









ΕΚΤΕΤΥΠΩΤΑΙ ΕΝ ΑΡΓΕΝΤΟΡΑΤΩ

ἀναλώμασι μὲν Βολφίου τοῦ Κεφαλαίου,

πόνῳ δὲ Πέτρου τοῦ Βρουβαχίου.


Ἔτει τῆς σωτηρίας ἡμῶν.

͵αφλδ´. Μωὶγα

μηλιῶνι.

Βολφιυ τυ Κεφαλαιυ

πετρυ Βρουβαχίυ



κ. φλ. τρῶας καὶ τρῶίας. ἀλ. τρῶας καὶ τρῶας. ϛή. β. ϛοί. γ. φλ. τούτῳ.
ἀλ. τούτῳ. φύ. σμα. ϛή. α. ϛοί. ις. φλ. ἀλλήλοισι. ἀ. ἀλλήλοισιν. φύ.
σμβ. ϛή. β. ϛοί. δ. φλ. ἔα. ἀλ. εἶα. φύ. σμγ. ϛή. β. ϛοί. κ. φλ. λάθοι-
μαι. ἀλ. λαθοίμην. φύ. σμδ. ϛή. β. ϛοί. θ. φλ. ἔφης. ἀλ. ἔφησθα.
φύ. σμε. ϛή. α. τὸν κε. ϛοῖχον οὕτως ἀναγινώσκει. φλωρ. ὦ φίλοι ἥ-
ρωες δαναοὶ. θεράποντες ἄρηος. ἀλ. δὲ οὕτως. ὦ φίλοι ἀργεί-
ων ἡγήτορες ἠδὲ μέδοντες. φύ. σμϛ. ϛή. α. ϛοί. α. φλ. ἧσαν. ἀλ.
ἔσαν. τῆς αὐτῆς ϛοί. γ. θυμὸν. ἀλ. θυμὸς. φύ. σμη. ϛή. α. ϛοί. ι. φλ
τεταρπώμεθα. ἀλ. τεταρπώμεσθα. ϛή. β. ϛοί. ις. ἶξον. ἀλ. ἶζον. φύ.
σνα. ϛή. α. ϛοί. ιγ. φλ. κε. ἀλ. μὲν. τῆς αὐτῆς ϛοί. κε. φλ. ἐλθεῖν. ἀλ.
ἐλθέμεν. φύ. σνγ. ϛή. β. ϛοί. ιδ. φλ. αὐτὰρ. ἀλ. ἀτὰρ. τῆς αὐτῆς
ϛοί. ις. ἐγχριφθέντα. ἀλ. ἐγχριμφθέντα. φύ. σνε. ϛή. β. ϛοί. κ. φλω.
τὰς πρῶτα ἀλ. τὰ πρῶτα. φύ. σνϛ. ϛή. α. ϛοί. κβ. φλ. ῥέξοι. ἀλδ.
ῥέζοι. φύ. σξ. ϛή. α. ϛοί. κα. φλ. ὄπισθεν. ἀλ. ὄπιθεν. φύ. σξα. ϛή. β.
ϛοί. ι. φλω. ἑλόντες. ἀλ. ἑλόντε. φύ. σξδ. ϛή. α. ϛοί. ϛ. φλ. ἀνδροτῆ-
τάτε. ἀλ. ἀνδροτῆτάτε. φύ. σξε. ϛή. α. ϛοί. ις. φλ. ἀλλὰ καὶ. ἀλδ.
ἀλλὰ μὲν. φύ. σξϛ. ϛή. α. ϛοί. ια. φλ. οἷον. ἀλ. οἷος. τῆς αὐτῆς ϛοί. ια.
φλ. ὅσκ' ἰθύνοι. ἀλ. ὅσκεν ἰθύνοι. φύ. σξη. ϛή. α. ϛοί. ις. φλ. ἤλθετε
ἀλ. ἦλθε. φύ. σξθ. ϛή. β. ϛοί. θ. φλ. δὶ. ἀλ. ὑπὲρ. φύ. σοϛ. ϛή. β. ϛοί.
ιδ. αὐτὰρ ἐπεί. ἐν τῇ φλ. ἄπεστι

τόνδε ἰδὼν· φύ· ρπα· πρὸ τοῦ ιβ· στοί· τέλους· φλ· κεῖτο, ἑστίθεται· φύ·
ρπγ· σή· α· στοί· γ· φλ· ἀΐσσοντι· ἀλ· ἀΐσσοντες φύ· ρπδ· σή· β· στοί·
φλ· ἵζα· ἀλ· ἵζε· ρπε· σή· α· στοί· η· φλ· ἀνήκει· ἀλ· ἱνήκει· σή· β· στοί·
ιγ· εἰς πόνον· ἀλ· ἄμπονον· φύ· ρπς· σή· α· στοί· ιδ· φλ· ὦστ'· ἀλ·
ὦτ'· φύ· ρπζ· σή· α· στοί· γ· φλ· ὄπισθιν· ἀλ· ὄπισθεν· φύ· ρπθ· σή· β·
στοί· ι· φλ· τὸ δ' ἐξ· ἀλ· τὸ· ἐξ· οὐκ ἔχει· φύ· ρϛα· σή· α· στοί· ια· φλ· ἐν
πιπέσονται· ἀλ· ἐπιπέσονται· φύ· ρϛς· σή· α· στοί· ς· φλ· οὐδέ τις ἄλλος
ἀλ· οὐ γὰρ ἐάσω· σή· β· στοί· κβ· φλ· ἔλπετο· ἀλ· ἔλπετο· φύ· ρϛζ· σή· α
στοί· ιζ· φλ· αἰζήοος· ἀλ· αἰζήους· φύ· ρϛη· σή· α· στοί· ς· φλ· γούνεσιν
ἀλ· γούνασιν· τῆς αὐτῆς στοί· η· φλ· ἐργομένη· ἀλ· ἐομένη· φύ· σ· σή·
β· στοί· κα· φλ· δηιάασθαι· ἀλ· δηρίσασθαι· φύ· σε· σή· α· στοί· ι· φλ·
γίνεται· ἀλ· γίγνεται· σή· β· στοί· α· φλ· ἀμφίστασαν· ἀλ· ἀμφίσταν· φύ·
σθ· σή· α· στοί· ς· φλ· τόνδε λίασονται· ἀλ· τόνδ' ἐλίασονται· φύ· σι·
σή· β· στοί· ι· φλ· ἐνεγκείμενον· ἀλ· ἐνδεκείμενον· τῆς αὐτῆς στοί· κη· φλ· φέρ
τατος· ἀλ· φέρτερος· φύ· σις· σή· β· στοί· β· φλ· χερσὶ· ἀλ· χεῖρὶ· φύλ·
σκ· σή· α· στοί· ιζ· φλ· ἀρήγησι· ἀλ· ἀρήγεσι, τῆς αὐτῆς στοί· κζ· φλ· κίκασ
σαι· ἀλ· κίκασο· σή· β· στοί· γ· φλ· ἴσως· ἀλ· ἴσως· φύ· σκα· σή· α· στοί·
ις· φλ· τὰς· ἀλ· ἃς· φύ· σκβ· σή· β· στοί· α· φλ· ἀμφοτέρων· ἀλ· ἀμφο
τέρω· φύ· σκγ· σή· α· στοί· ιη· φλ· ἔκγονον· ἀλ· ἔγγονον· φύ· σκε· σή
α· στοί· κδ· φλ· ἀκέοντα· ἀλ· ἀέκηλα· φύ· σκθ· σή· α· στοί· ια· φλ· δαϊ
ζέμεναι· ἀλ· κατακτάμεναι· φύ· σλ· σή· α· στοί· ιη· φλ· αἴσημον· ἀλ
μόρσιμον· τῆς αὐτῆς στοί· κγ· καὶ· πάντων· ἀλ· συμπάντων· σή· β· στοί·
ιδ· ὑπαλύξει· ἀλ· ὑπαλέξει· φύ· σλα· σή· β· στοί· ιγ· φλ· ἐκγεγαῶτα·
ἀλ· ἐκγεγαῶτα· φύ· σλβ· σή· α· στοί· ιδ· φλ· τί ρι· ἀλ· τί περ· φύ· σ
λγ· σή· β· στοί· ιγ φλ· τὸ ὄν· ἀλ· τί· φύ· σλε· σή· α· στοί· κθ· φλ· ὅσον
ἀλ· ὅσον· σή· β· στοί· κ· πολέμοιο· ἀλ· πολέμοιο· φύ· σλς σή· α·
στοί· κ· φλ· πολεμίζω· ἀλ· πολεμίζω· τῆς αὐτῆς στοί· κδ· παυόμεθα
ἀλ· παυσώμεθα· σή· β· στοί· δ· φλ· πολεμίξειν· ἀλ· πολεμίξειν· τῆς
αὐτῆς τῶν· ζ· στοίχων· νείκεσσιν ἰοχέαιρα, οὐκ ἔχει φλω· φύ· σλη· σή·
α· στοί· θ· φλ· πολεμίζειν· ἀλ· πολεμίζειν· τῆς αὐτῆς στοί· ια· ἐναντίον·
ἀλ· ἐναντίη· σή· β· στοί· ι· φλ· ῥίψας· ἀλ· στρέψας· φύ· σμ· σή· α· στοί·

φοιτῶντι. φύλ. ϛα. σή. β. στί. γ. φλω. οὐκ. ἀλ. ἐκ. τ αὐτ στί. κζ.
σέλα. ἀλ. σέλας. φύ. ργ. σή. β. στί. γ. ἐν τῇ φλω. καὶ προτέρῃ τῇ
ἀλδίνῃ, ἐς ἅμα. ἄπεστι. ρζ. σή. β. στί. α. φλω. σφιν. ἀλ. σφίσιν. τ
αὐτ στί. κβ. ἐνὶ. ἀλ. ἐν. φύ. ρη. σή. α. στί. α. φλω. τῆς. ἀλ. τῇ. φύ. ρι
σή. α. στί. κζ. φλ. μεμηλώς. ἀλ. μεμυκώς. φύ. ριβ. σή. β. στί. η. φλ.
ἀήθεσκον. ἀλ. ἀήθεσσον. φύ. ριδ. ἐν τῇ τ λ. ὑποθέσει. φλ. οὓς ἐν
πανιόντας. ἀλ. οὓν ἐπανιόντα. σή. β. στί. κγ. ἀναπλεῦσαι. ἀλ. ἀνα
πλεύσεσθαι. φύ. ριη. σή. α. στί. κς. φλω. προκῶτῃ. ἀλ. προκώπῃ. φύ. ρκ
σή. α. στί. κθ. φλω. κακὸν. ἀλ. καλὸν. φύ. ρκα. σή. β. στί. ιζ. φλ. αὐτ
ἀλδ. ἄτ. φύ. ρκβ. σή. α. στί. κγ. φλ. ἴκετο φωνή. ἀλ. ἵκετ' αὐτή.
φύ. ρκδ. σή. α. στί. α. φλ. μέγας. ἀλ. μέσον. τ αὐτ στί. ε. φλ. προ
έργε. ἀλ. προέρθε. φύ. ρλ. σή. α. στί. ε. φλ. εὔξοον. ἀλ. εὔροχον.
τ αὐτ στί. ια. πεισιδ. ἀλ. ποσιδ. τῆς αὐτ στί. ιζ. καὶ φύλλῳ ρμ.
σή. β. στί. κε. φλ. νωνύμνους. ἀλ. νωνύμνους. φύ. ρλ. σή. α. στί. λ. φλω
ἀλλ' ἀπὸ πάντων. ἀλ. ἀλλ' ἀποβάντων. φύ. ρλα. σή. α. στί. ζ. φλ
ἅρματα. ἀλ. ἅρμα. φύ. ρλβ. σή. α. στί. α. φλ. πεῖθε. ἀλ. πεῖθεν. τ
αὐτ στί. ζ. θυμῷ. ἀλ. θυμὸν. φύ. ρλδ. σή. α. στί. β. φλ. διηνεκέεσσι
ἀλ. διιωνεκέσι. σή. β. στί. κγ. καὶ φύλλῳ. ρλε. σή. α. στί. ς. φλ. ἐπέ
σθω. ἀλ. ἑσπέσθω. φύ. ρλε. σή. α. στί. κδ. φλ. χερίγε τῇ ἑτέρῃ φέ
ροι. ἀλ. χέρσιν ἐπ' ἀμφοτέρῃς ἔχοι. φύ. ρλθ. σή. β. στί. λ. φλ. πυδα
σον. ἀλ. πύδακον. φύ. ρμ. σή. α. στί. ιη. φλ. ὀρέξατο. ἀλ. ἀκόντισε.
φύ. ρμβ. σή. β. στί. ιζ. φλ. ὀλέσθαι. ἀλ. ὀλέσσαι. φύ. ρμζ. σή. β. στί.
κβ. φλ. ὄσφρα. ἀλ. ὄφρα. φύ. ρνε. σή. β. στί. ιθ. φλ. ἔλεξα. ἀλ. ἔθελξα
φύ. ρξ. σή. α. ἐν τῇ, τῆς ιο, ὑποθέσει. φλ. ἀνδρώσῃ. ἀλ. ἀναῤῥώσῃ.
φύ. ρξγ. σή. β. στί. ιδ. φλ. ῥέα. ἀλ. ῥύη. φύ. ρξδ. σή. α. στί. ς. φλω
ἰσόμοιρον. ἀλ. ἰσόμορον. φύ. ροα. σή. β. στί. ζ, φλ. τεκέων. ἀλ. το
κέων. τ αὐτ στί. κς. ὅσσα. ἀλ. ὅσα. φύ. ροζ. σή. α. στί. ιε, φλ. πυ
κνοὶ. ἀλ. πυκινοὶ. φύ. ροθ. σή. α. στί. κ. φλ. κιχεὶς. ἀλ. χικεὶς. σή.
β. στ. κη. ἔπος ἄμβροτι. ἐν τῇ φλω. ἄπεστι. φύ. ρπ. σή. β. στί. δ. φλ
πολύμηλον. ἀλ. πολύμηλον. τ αὐτ στί. ιζ. ἀλλήλοις ἐπόρουσαν.
ἀλ. ἐπ' ἀλλήλοισιν ὄρουσαν. ἑξῆς αὐτὰ στί. ιη. φλ. χρύσειδ' ἰδὼν. ἀλ

# Η ΤΗΣ ΙΛΙΑΔΟΣ ΠΟΛΥΠΛΟΚΟΣ

ἀνάγνωσις ἐκ τῆς φλωρεντίνης, καὶ τῆς ἑκατέρας Ἀλ-
δίνης, ἐκδόσεων συλλεχθεῖσα.

φύλλῳ·γ·στήλῃ·β·στοίχῳ·κη·φλωρεντίνη ἔκδοσις·ἐφιεὶς·ἀλδί-
νη·ἀφιεὶς·ἀναγινώσκει·φύλλῳ·ζ·στή·α·στοί·ιζ·φλ·ἔκδοσις, δύο.
ἀλ·δύω·φύλλῳ·ιβ·στήλῃ·β·στοίχῳ·α·φλωρεντίνη ἡ ἔκδοσις,
ἱλασώμεσθα, ἀλδίνη δὲ, ἱλασώμεθ. φύλλ·ια·στήλῃ α·στοίχῳ·
ιγ·φλωρ·ψαμάθου·ἀλδ·ψαμάθοις·φυλ·ιδ·στή·β·στοι·ιθ·περὶ ῥ.
ἀλδ·περὶ δ' ἄυ·ἐν τῇ αὐτῇ στήλῃ·στοίχῳ κθ·φλωρ·βουλὴν ῥ·ἀλ·
βουλὴν γὰρ·φυλ·ιη·στή·β·στοί·κθ·φλωρ·σὺν νηὶ·ἀλ·παρὰ νηὶ·τῆς
αὐτῆς στήλης στοίχῳ·λ·φλωρ·χειμέριοι·ἀλ·χειμέριαι·φυλ·ιθ·
στή·β·στοί·κγ·φλωρ·αὐτοῖς·ἀλδ·αὐτ῀·φυλ·κα·στή·α·στοί·ιζ·φλ·
ἐΐσης·ἀλ·ἐΐσσης·φυλ·κδ·στή·β·στοί·δ·φλ·πολεμίζειν·ἀλ·πολέ-
μοιο·τῆς αὐτῆς στήλης στοίχῳ·ζ·σφίσι·ἀλ·σφι·φυλ·κε·στή·α·
στοί·α·φλ·αἰτωλῶν δ' ἦρχε·ἀλ·αἰτωλῶν δ' ἡγεῖτο·φυ·λγ·στή·
α·στοί·ε·φλ·ἀγρομένοισι·ἀλ·ἀγειρομένοισι·στήλῃ·β·στοί·ιη·τά-
μωμεν·ἀλ·τάμνηται·φυ·μβ·στή·β·στοί·ιζ·φλ·διοτρεφέων·ἀλ·ἀ-
ρηιθόων·φυ·μγ·στή·α·στοι·ιδ·φλ·οὕτω·ἀλ·οὕτως·μη·στή·β·στοί·
κι·φλ, μώρου·ἀλ·βώρου, καὶ θώρου·φυ·μθ·στή·β·στοί·ιγ·φλ·πρό-
σθεν·ἀλ·πρὸ ἕθεν·τῆς αὐτῆς στοί·κς·καπανηιάδη, ἀναγνωστέον·
φυ·να·στή·β·στοί·γ·ἐφῆκα, ἀναγνωστέον·φυ·νβ·στή·ι·στοί·ιδ·φλ·
αἰνείας δ' υἱὸς μὲν ἀμύμονος·ἀλ·αἰνείας δ' υἱὸς μεγαλήτορος·
στή·β·στοι·λ·φλ·ἐξελύθη·ἀλ·ἐξεχύθη·φυ·νδ·στή·β·στοί·κδ·φλ·
μάχηται·ἀλ·μάχοιτο·φυ·νε·στή·β·στοί·κ·φλ·κέλευσεν·ἀλ·κέ-
λευεν·φυ·νζ·στή·β·στοί·κθ·φλ·κάρτεραι·ἀλ·κράτεραι·φυ·ξ, στή·
β·στοί·ιδ·φλ·κράτερα·ἀλ·κάρτερα·φυ·ξα·στή·α·στοι·κε·φλ·οὐδ'
ἄσχων·ἀλ·οὐδ' ἴσχων·φ·ξε·στή·β·στοί·ιε, φλ·ὃν δὴ κάρτιστον·ἀλ
ὃν δή ἐγὼ κάρτιστον·τ῀ αὐτ῀ στοί·κβ·μαχέεσθαι·ἀλ·μαχέσασθαι·φ·
ξη·στή·β·μετὰ τὸν β·στοῖχον·μὴ μ' ἀπογυιώσεις ἔποντα τὰ, δ' ἔπη
οὐκ ἔχει ἡ φλω·ἔκδοσις·φυ·οε·στή·β·στοί·δ φλ·ἀδεέης ἐστι·ἀλ·
δὲ·ἀδεέης γ' ἐστι·φυ·πη·στή·β·στοί·κς·φλ·προφανείσαιν·ἀλ·προφα-

λαοῖσιν δὲ γέρων πρίαμος μετὰ μῦθον ἔειπεν·
ἄξετε νῦν τρῶες ξύλα ἄστυδε, μηδέ τι θυμῷ
δείσητ᾽ ἀργείων πυκινὸν λόχον, ἦ γὰρ ἀχιλλεὺς
πέμπων μ᾽ ὧδ᾽ ἐπέτελλε μελαινάων ἀπὸ νηῶν
μὴ πρὶν πημανέειν πρὶν δωδεκάτη μόλῃ ἠώς.
ὣς ἔφαθ᾽, οἳ δ᾽ ὑφ᾽ ἀμάξῃσι βόας ἡμιόνους τε
ζεύγνυσαν, αἶψα δ᾽ ἔπειτα πρὸ ἄστεος ἠγερέθοντο.
ἐννῆμαρ μὲν τοί γε ἀγίνεον ἄσπετον ὕλην.
ἀλλ᾽ ὅτε δὴ δεκάτη ἐφάνη φαεσίμβροτος ἠώς,
καὶ τότ᾽ ἄρ᾽ ἐξέφερον θρασὺν ἕκτορα δάκρυ χέοντες.
ἐν δὲ πυρῇ ὑπάτῃ νεκρὸν θέσαν, ἐν δ᾽ ἔβαλον πῦρ.
ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος ἠώς,
τῆμος ἄρ᾽ ἀμφὶ πυρὴν κλυτοῦ ἕκτορος ἔγρετο λαός.
αὐτὰρ ἐπεὶ ῥ᾽ ἤγερθεν ὁμηγερέες τ᾽ ἐγένοντο.
πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσαν αἴθοπι οἴνῳ
πᾶσαν ὁπόσσον ἐπέσχε πυρὸς μένος, αὐτὰρ ἔπειτα
ὀστέα λευκὰ λέγοντο κασίγνητοι, ἕταροί τε
μυρόμενοι. θαλερὸν δὲ κατείβετο δάκρυ παρειῶν.
καὶ τά γε χρυσείην ἐς λάρνακα θῆκαν ἑλόντες,
πορφυρέοις πέπλοισι καλύψαντες μαλακοῖσιν
αἶψα δ᾽ ἄρ᾽ ἐς κοίλην κάπετον θέσαν, αὐτὰρ ὕπερθεν
πυκνοῖσιν λάεσσι κατεστόρεσαν μεγάλοισιν.
ῥίμφα δὲ σῆμ᾽ ἔχεαν, περὶ δὲ σκοποὶ ἥατο πάντῃ.
μὴ πρὶν ἐφορμηθεῖεν ἐϋκνήμιδες ἀχαιοί.
χεύαντες δὲ τὸ σῆμα πάλιν κίον. αὐτὰρ ἔπειτα
εὖ συναγειράμενοι δαίνυντ᾽ ἐρικυδέα δαῖτα,
δώμασιν ἐν πριάμοιο διοτρεφέος βασιλῆος.
ὣς οἵ γ᾽ ἀμφίεπον τάφον ἕκτορος ἱπποδάμοιο.

ΤΕΛΟΣ ΤΗΣ ΙΛΙΑΔΟΣ.

Τῇσιν δ' αὖθ' ἑκάβη ἀδινοῦ ἐξῆρχε γόοιο·
Ἕκτορ ἐμῷ θυμῷ πάντων πολὺ φίλτατε παίδων,
ἦ μέν μοι ζωός περ ἐὼν φίλος ἦσθα θεοῖσι·
οἱ δ' ἄρα σεῦ κήδοντο, καὶ ἐν θανάτοιό περ αἴσῃ·
ἄλλους μὲν γὰρ παῖδας ἐμοὺς πόδας ὠκὺς ἀχιλλεὺς,
πέρνασχ' ὅν τιν' ἕλεσκε πέρην ἁλὸς ἀτρυγέτοιο,
ἐς σάμον, ἔς τ' ἴμβρον, καὶ λῆμνον ἀμιχθαλόεσσαν·
σεῦ δ' ἐπεὶ ἐξέλετο ψυχὴν ταναήκεϊ χαλκῷ,
πολλὰ ῥυστάζεσκεν ἑοῦ περὶ σῆμ' ἑτάροιο
πατρόκλου τὸν ἔπεφνες, ἀνέστησεν δέ μιν οὐδ' ὧς.
νῦν δέ μοι ἑρσήεις καὶ πρόσφατος ἐν μεγάροισι
κεῖσαι τῷ ἴκελος, ὅν τ' ἀργυρότοξος ἀπόλλων,
οἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνε·
Ὣς ἔφατο κλαίουσα, γόον δ' ἀλίαστον ὄρινε.
τῇσι δ' ἔπειθ' ἑλένη, τριτάτη ἐξῆρχε γόοιο·
Ἕκτορ ἐμῷ θυμῷ δαέρων πολὺ φίλτατε πάντων·
ἦ μέν μοι πόσις ἐστὶν ἀλέξανδρος θεοειδὴς,
ὅς μ' ἄγαγε τροίην δ' ὡς πρὶν ὤφελλ' ἀπολέσθαι·
ἤδη γὰρ νῦν μοι τόδε εἰκοστὸν ἔτος ἐστὶν
ἐξ οὗ κεῖθεν ἔβην καὶ ἐμῆς ἀπελήλυθα πάτρης·
ἀλλ' οὔπω σεῦ ἄκουσα κακὸν ἔπος οὐδ' ἀσύφηλον·
ἀλλ' εἴ τις με καὶ ἄλλος ἐνὶ μεγάροισιν ἐνίπτοι
δαέρων, ἢ γαλόων, ἢ εἰνατέρων εὐπέπλων·
ἢ ἑκυρὴ, ἑκυρὸς δὲ πατὴρ ὣς ἤπιος αἰεὶ,
ἀλλὰ σὺ τόν γ' ἐπέεσσι παραιφάμενος κατέρυκες·
σῇ τ' ἀγανοφροσύνῃ καὶ σοῖς ἀγανοῖς ἐπέεσσι·
τῷ σέ θ' ἅμα κλαίω καὶ ἔμ' ἄμμορον ἀχνυμένη κῆρ·
οὐ γάρ τις μοι ἔτ' ἄλλος ἐνὶ τροίῃ εὐρείῃ
ἤπιος οὐδὲ φίλος· πάντες δέ με πεφρίκασιν·
Ὣς ἔφατο κλαίουσ', ἐπὶ δ' ἔστενε δῆμος ἀπείρων

Ὣς ἔφαθ', οἱ δὲ διίστησαν καὶ εἶξαν ἀπήνῃ.
οἱ δ' ἐπεὶ εἰσάγαγον κλυτὰ δώματα, τὸν μὲν ἔπειτα
τρητοῖς ἐν λεχέεσσι θέσαν παρὰ δ' εἷσαν ἀοιδοὺς
θρήνων ἐξάρχους, οἵ τε στονόεσσαν ἀοιδήν.
οἱ μὲν ἄρ' ἐθρήνεον, ἐπὶ δὲ στενάχοντο γυναῖκες.
Τῇσιν δ' ἀνδρομάχη λευκώλενος ἦρχε γόοιο.
ἕκτορος ἀνδροφόνοιο κάρη μετὰ χερσὶν ἔχουσα,
ἆνερ. ἀπ' αἰῶνος νέος ὤλεο, κὰδ δέ με χήρην
λείπεις ἐν μεγάροισι, πάϊς δ' ἔτι νήπιος αὔτως.
ὃν τέκομεν σύ τ' ἐγώ τε δυσάμμοροι, οὐδέ μιν οἴω
ἥβην ἵξεσθαι πρὶν γὰρ πόλις ἥδε κατ' ἄκρης
πέρσεται, ἦ γὰρ ὄλωλας ἐπίσκοπος, ὅς τέ μιν αὐτὴν
ῥύσκευ, ἔχες δ' ἀλόχους κεδνὰς καὶ νήπια τέκνα.
αἳ δή τοι τάχα νηυσὶν ὀχήσονται γλαφυρῇσι,
καὶ δὴ ἐγὼ μετὰ τῇσι, σὺ δ' αὖ τέκος ἢ ἐμοὶ αὐτῇ
ἕψεαι, ἔνθα κεν ἔργα ἀεικέα ἐργάζοιο
ἀθλεύων πρὸ ἄνακτος ἀμειλίχου, ἤ τις ἀχαιῶν
ῥίψει χειρὸς ἑλὼν ἀπὸ πύργου λυγρὸν ὄλεθρον
χωόμενος. ᾧ που δήπου ἀδελφεὸν ἔκτανεν ἕκτωρ
ἢ πατέρ' ἠὲ καὶ υἱόν, ἐπεὶ μάλα πολλοὶ ἀχαιῶν
ἕκτορος ἐν παλάμῃσιν ὀδὰξ ἕλον ἄσπετον οὖδας.
οὐ γὰρ μείλιχος ἔσκε πατὴρ τεὸς ἐν δαῒ λυγρῇ.
τῷ καί μιν λαοὶ ὀδύρονται κατὰ ἄστυ.
ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκας
ἕκτορ, ἐμοὶ δὲ μάλιστα λελείψεται ἄλγεα λυγρά.
οὐ γάρ μοι θνήσκων λεχέων ἐκ χεῖρας ὄρεξας.
οὐδέ τι μοι εἶπες πυκινὸν ἔπος οὗ τέ κεν αἰεὶ
μεμνήμην νύκτας τε καὶ ἤματα δακρυχέουσα.
Ὣς ἔφατο κλαίουσ' ἐπὶ δὲ στενάχοντο γυναῖκες.

Ὣς ἔφατ᾽, ἔδεισεν δ᾽ ὁ γέρων, κήρυκα δ᾽ ἀνίστη·
τοῖσι δ᾽ ἑρμείας ζεῦξ᾽ ἵππους ἡμιόνους τε·
ῥίμφα δ᾽ ἄρ᾽ αὐτὸς ἔλαυνε κατὰ στρατὸν, οὐδέ τις ἔγνω·
ἀλλ᾽ ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο
ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο ζεύς·
ἑρμείας μὲν ἔπειτ᾽ ἀπέβη πρὸς μακρὸν ὄλυμπον·
ἠὼς δὲ κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπ᾽ αἶαν·
οἱ δ᾽ ἐς ἄστυ ἔλων οἰμωγῇ τε στοναχῇ τε
ἵππους, ἡμίονοι δὲ νέκυν φέρον, οὐδέ τις ἄλλος
ἔγνω πρόσθ᾽ ἀνδρῶν καλλιζώνων τε γυναικῶν,
ἀλλ᾽ ἄρα κασσάνδρη ἰκέλη χρυσῇ ἀφροδίτῃ,
πέργαμον εἰσαναβᾶσα φίλον πατέρ᾽ εἰσενόησεν·
ἑσταότ᾽ ἐν δίφρῳ κήρυκά τε ἀστυβοώτην·
τὸν δ᾽ ἄρ᾽ ἐφ᾽ ἡμιόνων ἴδε κείμενον ἐν λεχέεσσι·
κώκυσέν τ᾽ ἄρ᾽ ἔπειτα γέγωνέ τε πᾶν κατὰ ἄστυ·
ὄψεσθε τρῶες καὶ τρωϊάδες ἕκτορ᾽ ἰόντες·
εἴποτε καὶ ζώοντι μάχης ἐκνοστήσαντι·
χαίρετ᾽, ἐπεὶ μέγα χάρμα πόλει τ᾽ ἦν παντί τε δήμῳ·
Ὣς ἔφατ᾽, οὐδέ τις αὐτόθι ἐνὶ πόλει λίπετ᾽ ἀνὴρ·
οὐδὲ γυνή, πάντας γὰρ ἀάσχετον ἵκετο πένθος·
ἀγχοῦ δὲ ξύμβληντο πυλάων νεκρὸν ἄγοντι·
πρῶται τόν γ᾽ ἄλοχός τε φίλη καὶ πότνια μήτηρ
τιλλέσθην ἐπ᾽ ἄμαξαν ἐΰτροχον ἀΐξασαι
ἁπτόμεναι κεφαλῆς, κλαίων δ᾽ ἀμφίσταθ᾽ ὅμιλος·
καί νύ κε δὴ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα,
ἕκτορα δάκρυ χέοντες ὀδύροντο πρὸ πυλάων·
εἰ μὴ ἄρ᾽ ἐκ δίφροιο γέρων λαοῖσι μετηύδα·
εἴξατέ μοι οὐρεῦσι διελθέμεν, αὐτὰρ ἔπειτα
ἄσεσθε κλαυθμοῖο ἐπὴν ἀγάγωμι δόμονδε·

εἰ μὲν δή μ' ἐθέλεις τελέσαι τάφον ἕκτορι δίῳ
ὧδέ κε μοι ῥέζων ἀχιλεῦ κε χαρισμένα θείης.
οἶσθα γὰρ ὡς κατὰ ἄστυ ἐέλμεθα τηλόθι δ' ὕλη
ἀξέμεν ἐξ ὄρεος μάλα δὲ τρῶες δεδίασιν.
ἐννῆμαρ μὲν κ' αὐτὸν ἐνὶ μεγάροις γοάοιμεν.
τῇ δεκάτῃ δὲ καὶ θάπτοιμεν δαίνυτό τε λαός.
ἐνδεκάτῃ δέ κε τύμβον ἐπ' αὐτῷ ποιήσαιμεν.
τῇ δὲ δυωδεκάτῃ πολεμίξομεν εἴπερ ἀνάγκη.
Τὸν δ' αὖτε προσέειπε ποδάρκης δῖος ἀχιλλεύς.
ἔσται τοι καὶ ταῦτα γέρον πρίαμ' ὡς σὺ κελεύεις.
σχήσω γὰρ τόσον πόλεμον χρόνον ὅσον ἄνωγας.
Ὣς ἄρα φωνήσας ἐπὶ καρπῷ χεῖρα γέροντος
ἔλαβε δεξιτερὴν, μήπως δείσῃ ἐνὶ θυμῷ.
οἱ μὲν ἄρ' ἐν προδόμῳ δόμου αὐτόθι κοιμήσαντο
κῆρυξ καὶ πρίαμος, πυκινὰ φρεσὶ μήδε' ἔχοντες
αὐτὰρ ἀχιλλεὺς εὗδε μυχῷ κλισίης εὐπήκτου.
τῷ δὲ βρισηῒς παρελέξατο καλλιπάρῃος.
Ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ
εὗδον παννύχιοι μαλακῷ δεδμημένοι ὕπνῳ.
ἀλλ' οὐχ ἑρμείην ἐριούνιον ὕπνος ἔμαρπτεν
ὁρμαίνοντ' ἀνὰ θυμὸν ὅπως πρίαμον βασιλῆα
νηῶν ἐκπέμψειε λαθὼν ἱεροὺς πυλαωρούς.
στῆ δ' ἄρ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν.
Ὦ γέρον, οὔ νύ τι σοί γε μέλει κακὸν οἷον ἔθ' εὕδεις
ἀνδράσιν ἐν δηίοισιν, ἐπεί σ' εἴασεν ἀχιλλεύς.
καὶ νῦν, μὲν φίλον υἱὸν ἐλύσαο, πολλὰ δ' ἔδωκας.
σεῖο δέ κεν ζωοῦ, καὶ τρὶς τόσα δοῖεν ἄποινα,
παῖδες τοὶ μετόπισθε λελειμμένοι, αἴ κ' ἀγαμέμνων
γνοίησ' ἀτρείδης γνώωσι δὲ πάντες ἀχαιοί.

αὐτὰρ δαρδανίδην πρίαμον θαύμαζεν ἀχιλλεύς·
εἰσορόων ὄψιν τ' ἀγαθὴν καὶ μῦθον ἀκούων.
αὐτὰρ ἐπεὶ τάρπησαν ἐς ἀλλήλους ὁρόωντες,
τὸν πρότερος προσέειπε γέρων πρίαμος θεοειδής.
λέξον νῦν με τάχιστα διοτρεφὲς, ὄφρα καὶ ἤδη
ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντες.
οὐ γάρ πω μύσαν ὄσσε ὑπὸ βλεφάροισιν ἐμοῖσιν,
ἐξ οὗ σῇς ὑπὸ χερσὶν ἐμὸς πάϊς ὤλεσε θυμόν.
ἀλλ' αἰεὶ στενάχω καὶ κήδεα μυρία πέσσω,
αὐλῆς ἐν χόρτοισι κυλινδόμενος κατὰ κόπρον.
νῦν δὴ καὶ σίτου πασάμην καὶ αἴθοπα οἶνον
λαυκανίης καθέηκα, πάρος γε μὲν οὔτι πεπάσμην.
ἦ ῥ' ἀχιλλεὺς δ' ἑτάροισιν ἰδὲ δμῳῇσι κέλευσε.
δέμνι' ὑπ' αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ
πορφύρε' ἐμβαλέειν στορέσαι τ' ἐφύπερθε τάπητας,
χλαίνας τ' ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.
αἱ δ' ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι.
αἶψα δ' ἄρ' ἐστόρεσαν δοιὼ λέχε' ἐγκονέουσαι.
τὸν δ' ἐπικερτομέων προσέφη πόδας ὠκὺς ἀχιλλεύς.
ἐκτὸς μὲν δὴ λέξον γέρον φίλε μή τις ἀχαιῶν
ἐνθάδ' ἐπέλθῃσι βουληφόρος οἵ τέ μοι αἰεὶ
βουλὰς βουλεύουσι παρήμενοι ἣ θέμις ἐστί.
τῶν εἴ τίς σε ἴδοιτο θοὴν διὰ νύκτα μέλαιναν,
αὐτίκ' ἂν ἐξείποι ἀγαμέμνονι ποιμένι λαῶν.
καί κεν ἀνάβλησις λύσιος νεκροῖο γένηται.
ἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον.
ποσσῆμαρ μέμονας κτερεϊξέμεν ἕκτορα δῖον.
ὄφρα τέως αὐτός τε μένω καὶ λαὸν ἐρύκω.
Τὸν δ' ἠμείβετ' ἔπειτα γέρων πρίαμος θεοειδής.

καὶ γάρ τ' ἠΰκομος νιόβη ἐμνήσατο σίτου·
τῇ περ δώδεκα παῖδες ἐνὶ μεγάροισιν ὄλοντο
ἓξ μὲν θυγατέρες, ἓξ δ' υἱέες ἡβώοντες·
τοὺς μὲν ἀπόλλων πέφνεν ἀπ' ἀργυρέοιο βιοῖο·
χωόμενος νιόβῃ, τὰς δ' ἄρτεμις ἰοχέαιρα·
οὕνεκ' ἄρα λητοῖ ἰσάσκετο καλλιπαρήῳ·
φῆ δοιὼ τεκέειν· ἡ δ' αὐτὴ γείνατο πολλούς·
τὼ δ' ἄρα καὶ δοιώ περ ἐόντ' ἀπὸ πάντας ὄλεσσαν
οἱ μὲν ἄρ' ἐννῆμαρ κέατ' ἐν φόνῳ οὐδέ τις ἦεν
κατθάψαι· λαοὺς δὲ λίθους ποίησε κρονίων·
τοὺς δ' ἄρα τῇ δεκάτῃ θάψαν θεοὶ οὐρανίωνες·
ἡ δ' ἄρα σίτου μνήσατ' ἐπεὶ κάμε δάκρυ χέουσα·
νῦν δέ που ἐν πέτρῃσιν ἐν οὔρεσιν οἰοπόλοισιν
ἐν σιπύλῳ ὅθι φασὶ θεάων ἔμμεναι εὐνὰς
νυμφάων, αἵτ' ἀμφ' ἀχελώϊον ἐρρώσαντο
ἔνθα λίθος περ ἐοῦσα θεῶν ἐκ κήδεα πέσσει
ἀλλ' ἄγε δὴ καὶ νῶϊ μεδώμεθα δῖε γεραιὲ
σίτου ἔπειτά κεν αὖτε φίλον παῖδα κλαίοισθα·
ἴλιον εἰσαγαγών· πολυδάκρυτος δέ τοι ἔσται
ἦ· καὶ ἀναΐξας ὄϊν ἄργυφον ὠκὺς ἀχιλλεύς·
σφάξ'· ἕταροι δ' ἔδερόν τε καὶ ἄμφεπον εὖ κατὰ κόσμον
μίστυλλόν τ' ἄρ' ἐπισταμένως, πεῖράν τ' ὀβελοῖσιν
ὤπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα·
αὐτομέδων δ' ἄρα σῖτον ἑλὼν ἐπένειμε τραπέζῃ
καλοῖς ἐν κανέοισιν ἀτὰρ κρέα νεῖμεν ἀχιλλεύς·
οἱ δ' ἐπ' ὀνείαθ' ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον·
αὐτὰρ ἐπεὶ πόσιος, καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
ἤτοι δαρδανίδης πρίαμος θαύμαζ' ἀχιλῆα
ὅσσος ἔην, οἷός τε· θεοῖσι γὰρ ἄντα ἐῴκει·

οὐκ οἶος, ἅμα τῷ γε δύο θεράποντες ἕποντο.
ἥρως αὐτομέδων τε καὶ ἄλκιμος, οὕς ῥα μάλιστα
τῖ' ἀχιλεὺς ἑτάρων μετὰ πάτροκλόν γε θανόντα.
οἳ τόθ' ὑπὸ ζυγόφιν λῦον ἵππους ἡμιόνους τε.
ἐς δ' ἄγαγον κήρυκα καλήτορα, τοῖο γέροντος.
κὰδ δ' ἐπὶ δίφρου εἷσαν ἐϋξέσου δ' ἀπ' ἀπήνης
ᾕρεον ἑκτορέης κεφαλῆς ἀπερείσι' ἄποινα.
κὰδ δ' ἔλιπον δύο φάρε' ἐΰννητόν τε χιτῶνα,
ὄφρα νέκυν πυκάσας δώῃ οἶκον δὲ φέρεσθαι.
δμῳὰς δ' ἐκκαλέσας λοῦσαι κέλετ' ἀμφί τ' ἀλεῖψαι.
νόσφιν ἀειράσας ὡς μὴ πρίαμος ἴδοι υἱόν.
μὴ ὁ μὲν ἀχνυμένῃ κραδίῃ χόλον, οὐκ ἐρύσαιτο
παῖδα ἰδών, ἀχιλῆϊ δ' ὀρινθείη φίλον ἦτορ.
καί ἑ κατακτείνειε, διὸς δ' ἀλίτηται ἐφετμάς.
τὸν δ' ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ.
ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλον ἠδὲ χιτῶνα.
αὐτὸς τόν γ' ἀχιλεὺς λεχέων ἐπέθηκεν ἀείρας.
σὺν δ' ἕταροι ἤειραν ἐϋξέστην ἐπ' ἀπήνην
ᾤμωξέν τ' ἄρ' ἔπειτα, φίλον δ' ὀνόμηνεν ἑταῖρον.
μή μοι πάτροκλε σκυδμαινέμεν αἴ κε πύθηαι
εἰν ἀΐδός περ ἐών, ὅτι ἕκτορα δῖον ἔλυσα
πατρὶ φίλῳ, ἐπεὶ οὔ μοι ἀεικέα δῶκεν ἄποινα.
σοὶ δ' αὖ ἐγὼ καὶ τῶνδ' ἀποδάσομαι ὅσσ' ἐπέοικεν.
ἦ ῥα, καὶ ἐς κλισίην πάλιν ἤϊε δῖος ἀχιλλεύς.
ἕζετο δ' ἐν κλισμῷ πολυδαιδάλῳ ἔνθεν ἀνέστη
τοίχου τοῦ ἑτέρου, ποτὶ δὲ πρίαμον φάτο μῦθον.
υἱὸς μὲν δή τοι λέλυται γέρον ὡς ἐκέλευες
κεῖται δ' ἐν λεχέεσσ' ἅμα δ' ἠοῖ φαινομένηφι
ὄψεαι αὐτὸς ἄγων, νῦν δὲ, μνησώμεθα δόρπου.

ὅσον λέσβος ἄνω μάκαρος ἕδος ἐντὸς ἐέργει
καὶ φρυγίη καθύπερθε καὶ ἑλλήσποντος ἀπείρων.
τῶν σε γέρον πλούτῳ τε καὶ υἱάσι φασὶ κεκάσθαι.
αὐτὰρ ἐπεί τοι πῆμα τόδ᾽ ἤγαγον οὐρανίωνες,
αἰεί τοι περὶ ἄστυ μάχαι τ᾽ ἀνδροκτασίαι τε.
ἄνσχεο μὴ δ᾽ ἀλίαστον ὀδύρεο σὸν κατὰ θυμόν.
οὐ γάρ τι πρήξεις ἀκαχήμενος υἷος ἑῆος,
οὐδέ μιν ἀνστήσεις πρὶν καὶ κακὸν ἄλλο πάθῃσθα.
Τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα γέρων πρίαμος θεοειδής,
μή μέ πω ἐς θρόνον ἵζε διοτρεφὲς ὄφρα κεν ἕκτωρ
κεῖται ἐνὶ κλισίῃσιν ἀκηδής, ἀλλὰ τάχιστα
λῦσον, ἵν᾽ ὀφθαλμοῖσιν ἴδω, σὺ δὲ δέξαι ἄποινα
πολλὰ τά τοι φέρομεν, σὺ δὲ τῶνδ᾽ ἀπόναιο καὶ ἔλθοις
σὴν ἐς πατρίδα γαῖαν ἐπεί με πρῶτον ἔασας
αὐτόν τε ζώειν, καὶ ὁρᾶν φάος ἠελίοιο.
Τὸν δ᾽ ἄρ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς ἀχιλλεύς.
μηκέτι νῦν μ᾽ ἐρέθιζε γέρον νοέω δὲ καὶ αὐτὸς
ἕκτορά τοι λῦσαι, διόθεν δέ μοι ἄγγελος ἦλθε.
μήτηρ, ἥ μ᾽ ἔτεκεν, θυγάτηρ ἁλίοιο γέροντος.
καὶ δέ σε γινώσκω πρίαμε φρεσὶν, οὐδέ με λήθεις.
ὅττι θεῶν τίς ἦγε θοὰς ἐπὶ νῆας ἀχαιῶν.
οὐ γάρ κεν τλαίη βροτὸς ἐλθέμεν, οὐδὲ μάλ᾽ ἡβῶν
ἐς στρατὸν οὐδὲ γὰρ ἂν φυλάκους λάθοι, οὐδέ κ᾽ ὀχῆας
ῥεῖα μετοχλίσσειε θυράων ἡμετεράων.
τῷ νῦν μή μοι μᾶλλον ἐν ἄλγεσι θυμὸν ὀρίνῃς.
μή σε γέρον οὐδ᾽ αὐτὸν ἐνὶ κλισίῃσιν ἐάσω,
καὶ ἱκέτην περ ἐόντα, διὸς δ᾽ ἀλίτωμαι ἐφετμάς.
Ὣς ἔφατ᾽, ἔδδεισεν δ᾽ ὁ γέρων, καὶ ἐπείθετο μύθῳ.
πηλείδης δ᾽ οἴκοιο λέων ὣς ἆλτο θύραζε

αὐτίκ' ἀπὸ θρόνου ὦρτο, γέροντα δὲ χειρὸς ἀνίστη,
οἰκτείρων πολιόν τε κάρη πολιόν τε γένειον.
Καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα.
ἆ δείλ', ἦ δὴ πολλὰ κάκ' ἄνσχεο σὸν κατὰ θυμόν.
πῶς ἔτλης ἐπὶ νῆας ἀχαιῶν ἐλθέμεν οἶος,
ἀνδρὸς ἐς ὀφθαλμοὺς, ὅς τοι πολέας τε καὶ ἐσθλοὺς
υἱέας ἐξενάριξα, σιδήρειόν νύ τοι ἦτορ.
ἀλλ' ἄγε δὴ κατ' ἄρ' ἕζευ ἐπὶ θρόνου. ἄλγεα δ' ἔμπης
ἐν θυμῷ κατακεῖσθαι ἐάσομεν ἀχνύμενοί περ.
" οὐ γάρ τις πρῆξις πέλεται κρυεροῖο γόοιο.
" ὡς γὰρ ἐπεκλώσαντο θεοὶ δειλοῖσι βροτοῖσι,
" ζώειν ἀχνυμένους, αὐτοὶ δέ τ' ἀκηδέες εἰσί.
" δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει
" δώρων, οἷα δίδωσι κακῶν, ἕτερος δὲ ἐάων.
" ᾧ μέν κ' ἀμμίξας δώη Ζεὺς τερπικέραυνος,
" ἄλλοτε μέν τε κακῷ ὅγε κύρεται, ἄλλοτε δ' ἐσθλῷ.
ᾧ δέ κε τῶν λυγρῶν δώη λωβητὸν ἔθηκε.
καί ἑ κακὴ βούβρωστις ἐπὶ χθόνα δῖαν ἐλαύνει.
φοιτᾷ δ' οὔτε θεοῖσι τετιμένος οὔτε βροτοῖσιν.
ὣς μὲν καὶ Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα
ἐκ γενετῆς, πάντας γὰρ ἐπ' ἀνθρώπους ἐκέκαστο,
ὄλβῳ τε πλούτῳ τε, ἄνασσε δὲ μυρμιδόνεσσι
καί οἱ θνητῷ ἐόντι θεὰν ποίησαν ἄκοιτιν.
ἀλλ' ἐπὶ καὶ τῷ θῆκε θεὸς κακὸν, ὅττι οἱ οὔτι
παίδων ἐν μεγάροισι γονὴ γένετο κρειόντων,
ἀλλ' ἕνα παῖδα τέκεν παναώριον. οὐδέ νυ τόν γε
γηράσκοντα κομίζω, ἐπεὶ μάλα τηλόθι πάτρης
ἧμαι ἐνὶ Τροίῃ, σέ τε κήδων ἠδὲ σὰ τέκνα.
καὶ σὲ γέρον τὸ πρὶν μὲν ἀκούομεν ὄλβιον εἶναι,

μνῆσαι πατρὸς σεῖο θεοῖς ἐπιείκελ' ἀχιλλεῦ,
τηλίκου, ὥς περ ἐγὼν ὀλοῷ ἐπὶ γήραος οὐδῷ.
καὶ μέν που κεῖνον περιναιέται ἀμφὶς ἐόντες.
τείρουσ', οὐδέ τίς ἐστιν ἀρὴν καὶ λοιγὸν ἀμῦναι,
ἀλλ', ἤτοι κεῖνός γε σέθεν ζώοντος ἀκούων
χαίρει τ' ἐν θυμῷ, ἐπί τ' ἔλπεται ἤματα πάντα.
ὄψεσθαι φίλον υἱὸν ἀπὸ τροίηθεν ἰόντα.
αὐτὰρ ἐγὼ πανάποτμος, ἐπεὶ τέκον υἷας ἀρίστους,
τροίῃ ἐν εὐρείῃ, τῶν δ' οὔτινα φημὶ λελεῖφθαι.
πεντήκοντά μοι ἦσαν ὅτ' ἤλυθον υἷες ἀχαιῶν,
ἐννεακαίδεκα μέν μοι ἰῆς ἐκ νηδύος ἦσαν,
τοὺς δ' ἄλλους μοι ἔτικτον ἐνὶ μεγάροισι γυναῖκες,
τῶν μὲν πολλῶν θοῦρος ἄρης ὑπὸ γούνατ' ἔλυσεν,
ὃς δέ μοι οἶος ἔην, εἴρυτο δὲ ἄστυ καὶ αὐτοὺς,
τὸν σὺ πρῴην κτεῖνας ἀμυνόμενον περὶ πάτρης
ἕκτορα. τοῦ νῦν εἵνεχ' ἱκάνω νῆας ἀχαιῶν,
λυσόμενος παρὰ σεῖο, φέρω δ' ἀπερείσι' ἄποινα.
ἀλλ' αἰδεῖο θεοὺς ἀχιλλεῦ αὐτόν τ' ἐλέησον,
μνησάμενος σοῦ πατρός. ἐγὼ δ' ἐλεεινότερός περ.
ἔτλην δ' οἷ' οὔπω τις ἐπιχθόνιος βροτὸς ἄλλος.
ἀνδρὸς παιδοφόνοιο, ποτὶ στόμα χεῖρ' ὀρέγεσθαι.
Ὡς φάτο, τῷ δ' ἄρα πατρὸς ὑφ' ἵμερον ὦρσε γόοιο,
ἁψάμενος δ' ἄρα χειρὸς ἀπώσατο ἦκα γέροντα.
τὼ δὲ μνησαμένω, ὃ μὲν ἕκτορος ἀνδροφόνοιο,
κλαῖ' ἀδινὰ προπάροιθε ποδῶν ἀχιλῆος ἐλυσθείς.
αὐτὰρ ἀχιλλεὺς κλαῖεν ἑὸν πατέρ' ἄλλοτε δ' αὖτε
πάτροκλον. τῶν δὲ στοναχὴ κατὰ δώματ' ὀρώρει,
αὐτὰρ ἐπεί ῥα γόοιο τετάρπετο δῖος ἀχιλλεύς,
καί οἱ ἀπὸ πραπίδων ἦλθ' ἵμερος ἠδ' ἀπὸ γυίων,

αὐτίκ' ἀπὸ

δή ῥα τόθ' ἑρμείας ἐριούνιος ὤϊξε γέροντι.
ἐς δ' ἄγαγε κλυτὰ δῶρα ποδώκεϊ πηλεΐωνι,
ἐξ ἵππων δ' ἀπέβαινεν ἐπὶ χθονὶ φώνησέν τε.
Ω γέρον ἤτοι ἐγὼ θεὸς ἄμβροτος εἰλήλουθα
ἑρμείας, σοὶ γάρ με πατὴρ ἅμα πομπὸν ὄπασσεν,
ἀλλ' ἤτοι μὲν ἐγὼ πάλιν εἴσομαι οὐδ' ἀχιλῆος
ὀφθαλμοὺς εἴσειμι, νεμεσητὸν δέ κεν εἴη
ἀθάνατον θεὸν ὧδε βροτοὺς ἀγαπαζέμεν ἄντην,
τύνη δ' εἰσελθὼν λαβὲ γούνατα πηλεΐωνος,
καί μιν ὑπὲρ πατρὸς, καὶ μητέρος ἠϋκόμοιο
λίσσεο καὶ τέκεος ἵνα οἱ σὺν θυμὸν ὀρίνῃς.
Ως ἄρα φωνήσας ἀπέβη πρὸς μακρὸν ὄλυμπον
ἑρμείας, πρίαμος δ' ἐξ ἵππων ἆλτο χαμᾶζε.
ἰδαῖον δὲ κατ' αὖθι λίπεν ὁ δὲ μίμνεν ἐρύκων,
ἵππους ἡμιόνους τε γέρων δ' ἰθὺς κίεν οἴκου,
τῇ ῥ' ἀχιλλεὺς ἵζεσκε διῒ φίλος, ἐν δέ μιν αὐτὸν
εὗρ' ἕταροι δ' ἀπάνευθε καθείατο τὼ δὲ δύ' οἴω
ἥρως αὐτομέδων τε καὶ ἄλκιμος ὄζος ἄρηος
ποίπνυον παρεόντε νέον δ' ἀπέληγεν ἐδωδῆς
ἔσθων καὶ πίνων, ἔτι καὶ παρέκειτο τράπεζα,
τοὺς δ' ἔλαθ' εἰσελθὼν πρίαμος μέγας, ἄγχι δ' ἄρα στὰς,
χερσὶν ἀχιλλῆος λάβε γούνατα καὶ κύσε χεῖρας
δεινὰς ἀνδροφόνους, αἵ οἱ πολέας κτάνον υἷας.
ὡς δ' ὅταν ἄνδρ' ἄτη πυκινὴ λάβῃ ὅστ' ἐνὶ πάτρῃ
φῶτα κατακτείνας, ἄλλον ἐξίκετο δῆμον
ἀνδρὸς ἐς ἀφνειοῦ, θάμβος δ' ἔχει εἰσορόωντας,
ὣς ἀχιλεὺς θάμβησεν ἰδὼν πρίαμον θεοειδέα
θάμβησαν δὲ καὶ ἄλλοι, ἐς ἀλλήλους δὲ ἴδοντο,
τὸν καὶ λισσόμενος πρίαμος πρὸς μῦθον ἔειπεν.

τῷ οἱ ἀπεμνήσαντο καὶ ἐν θανάτοιό περ αἴσῃ.
ἀλλ' ἄγε δὴ τόδε δέξαι ἐμεῦ πάρα καλὸν ἄλεισον,
αὐτόν τε ῥῦσαι, πέμψον δέ με σύν γε θεοῖσιν
ὄφρα κεν ἐς κλισίην πηληϊάδεω ἀφίκωμαι.
Τὸν δ' αὖτε προσέειπε διάκτορος ἀργειφόντης,
πειρᾷ ἐμεῖο γεραιὲ νεωτέρου οὐδέ με πείσεις,
ὅς με κέλῃ σέο δῶρα παρὲξ ἀχιλλῆος ἔχεσθαι.
τὸν μὲν ἐγὼ δείδοικα καὶ αἰδέομαι περὶ κῆρι
συλεύειν, μή μοι κακὸν μετόπισθε γένηται.
σοὶ δ' ἂν ἐγὼ πομπὸς καί κε κλυτὸν ἄργος ἱκοίμην
ἐνδυκέως ἐν νηῒ θοῇ, ἢ πεζὸς ὁμαρτέων.
οὐκ ἄν τίς τοι πομπὸν ὀνοσάμενος μαχέσαιτο,
ἦ, καὶ ἐπαΐξας ἐριούνιος ἅρμα καὶ ἵππους,
καρπαλίμως μάστιγα καὶ ἡνία λάζετο χερσὶν
ἐν δ' ἔπνευσ' ἵπποισι καὶ ἡμιόνοις μένος ἠΰ.
ἀλλ' ὅτε δὴ πύργους τε νεῶν καὶ τάφρον ἵκοντο
οἱ δὲ νέον περὶ δόρπα φυλακτῆρες πονέοντο,
τοῖσι δ' ἐφ' ὕπνον ἔχευε διάκτορος ἀργειφόντης
πᾶσιν, ἄφαρ δ' ᾤξε πύλας καὶ ἀπῶσεν ὀχῆας
ἐς δ' ἄγαγε πρίαμόν τε καὶ ἀγλαὰ δῶρ' ἐπ' ἀπήνης.
ἀλλ' ὅτε δὲ κλισίην πηληιάδεω ἀφίκοντο
ὑψηλὴν, τὴν μυρμιδόνες ποίησαν ἄνακτι
δοῦρ' ἐλάτης κέρσαντες, ἀτὰρ καθύπερθεν ἔρεψαν
λαχνήεντ' ὄροφον λειμωνόθεν ἀμήσαντες.
ἀμφὶ δέ οἱ μεγάλην αὐλὴν ποίησαν ἄνακτι,
σταυροῖσιν πυκινοῖσι, θύρην δ' ἔχε μοῦνος ἐπιβλὴς
εἰλάτινος, τὸν τρεῖς μὲν ἐπιῤῥήσσεσκον ἀχαιοὶ
τρεῖς δ' ἀναοίγεσκον μεγάλην κληῖδα θυράων
τῶν ἄλλων, ἀχιλλεύς δ' ἄρ' ἐπιῤῥήσσεσκε καὶ οἶος.

ἓξ δέ οἱ υἷες ἔασιν ἐγὼ δέ τε ἕβδομός εἰμι
τῶν μετὰ παλλόμενος κλήρῳ λάχον ἐνθάδ' ἕπεσθαι,
νῦν δ' ἦλθον πεδίον δ' ἀπὸ νηῶν, ἠῶθεν γὰρ
θήσονται περὶ ἄστυ μάχην ἑλίκωπες Ἀχαιοί,
ἀσχαλόωσι γὰρ οἵγε καθήμενοι οὐδὲ δύνανται
ἴσχειν ἐσσυμένους πολέμου βασιλῆες Ἀχαιῶν.
Τὸν δ' ἠμείβετ' ἔπειτα γέρων Πρίαμος θεοειδής,
εἰ μὲν δὴ θεράπων Πηληϊάδεω Ἀχιλῆος
εἶς ἄγε δή μοι πᾶσαν ἀληθείην κατάλεξον
ἢ ἔτι πὰρ νήεσσιν ἐμὸς πάϊς, ἦέ μιν ἤδη
ᾗσι κύνεσσι μελεϊστὶ ταμὼν προὔθηκεν Ἀχιλλεύς.
Τὸν δ' αὖτε προσέειπε διάκτορος ἀργειφόντης,
ὦ γέρον οὔπω τόν γε κύνες φάγον, οὐδ' οἰωνοὶ
ἀλλ' ἔτι κεῖνος κεῖται Ἀχιλλῆος παρὰ νηῒ
αὔτως ἐν κλισίῃσι, δυωδεκάτη δέ οἱ ἠὼς
κειμένῳ, οὐδέ τί οἱ χρὼς σήπεται οὐδέ μιν εὐλαὶ
ἔσθουσ', αἵ ῥά τε φῶτας ἀρηϊφάτους κατέδουσιν.
ἦ μέν μιν περὶ σῆμα ἑοῦ ἑτάροιο φίλοιο
ἕλκει ἀκηδέστως ἠὼς ὅτε δῖα φανήῃ,
οὐδέ μιν αἰσχύνει, θηοῖό κεν αὐτὸς ἐπελθὼν,
οἷον ἐερσήεις κεῖται περὶ δ' αἷμα νένιπται,
οὐδέ ποθι μιαρὸς σὺν δ' ἕλκεα πάντα μέμυκεν,
ὅσσ' ἐτύπη, πολέες γὰρ ἐν αὐτῷ χαλκὸν ἔλασσαν,
ὥς τοι κήδονται μάκαρες θεοὶ υἷος ἑῆος,
καὶ νέκυός περ ἐόντος ἐπεί σφι φίλος περὶ κῆρι.
Ὣς φάτο, γήθησεν δ' ὁ γέρων, καὶ ἀμείβετο μύθῳ.
ὦ τέκος ἦ ῥ' ἀγαθὸν καὶ ἐναίσιμα δῶρα διδοῦναι
ἀθανάτοις ἐπεὶ οὔ ποτ' ἐμὸς πάϊς εἴ ποτ' ἔην γε
λήθετ' ἐνὶ μεγάροισι θεῶν οἳ Ὄλυμπον ἔχουσι.

ἀλλ' ἐγὼ οὐδέν σε ῥέξω κακὸν καὶ δέ κεν ἄλλον
σεῦ ἀπαλεξήσαιμι, φίλῳ δέ σε πατρὶ ἐΐσκω.
Τὸν δ' ἠμείβετ' ἔπειτα γέρων πρίαμος θεοειδής.
οὕτω πῃ τάδε γ' ἐστὶ φίλον τέκος ὡς ἀγορεύεις,
ἀλλ' ἔτι τις καὶ ἐμεῖο θεῶν ὑπερέσχετε χεῖρα.
ὅς μοι τοῖον δ' ἧκεν ὁδοιπόρον ἀντιβολῆσαι
αἴσιον, οἷος δὴ σὺ δέμας καὶ εἶδος ἀγητὸς
πέπνυσαί τε νόον μακάρων δ' ἔξεσσι τοκήων.
Τὸν δ' αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης,
ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες.
ἀλλ' ἄγε μοι τόδε εἰπὲ, καὶ ἀτρεκέως κατάλεξον,
ἠέ πῃ ἐκπέμπεις κειμήλια πολλὰ καὶ ἐσθλὰ
ἄνδρας ἐς ἀλλοδαποὺς ἵνα περ τάδε τοι σόα μίμνῃ.
ἦ ἤδη πάντες καταλείπετε ἴλιον ἱρὴν
δειδιότες, τοῖος γὰρ ἀνὴρ ὤριστος ὄλωλε
σὸς πάϊς, οὐ μὲν γάρ τι μάχης ἐπιδεύετ' ἀχαιῶν.
Τὸν δ' ἠμείβετ' ἔπειτα γέρων πρίαμος θεοειδής.
τίς δὲ σύ ἐσσι φέριστε, τέων δ' ἔξ ἐσσι τοκήων,
ὥς μοι καλὰ τὸν οἶτον ἀπότμου παιδὸς ἔνισπες,
Τὸν δ' αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης,
πειρᾷ ἐμεῖο γεραιὲ καὶ εἴρεαι ἕκτορα δῖον.
τὸν μὲν ἐγὼ μάλα πολλὰ μάχῃ ἔνι κυδιανείρῃ,
ὀφθαλμοῖσιν ὄπωπα καὶ εὖτ' ἐπὶ νηυσὶν ἐλάσας,
ἀργείους κτείνεσκε δαΐζων ὀξέϊ χαλκῷ,
ἡμεῖς δ' ἑσταότες θαυμάζομεν οὐ γὰρ ἀχιλλεὺς
εἴα μάρνασθαι κεχολωμένος ἀτρεΐωνι,
τοῦ γὰρ ἐγὼ θεράπων μία δ' ἤγαγε νηῦς εὐεργής,
μυρμιδόνων δ' ἔξ εἰμι πατὴρ δέ μοι ἐστὶ πολύκτωρ.
ἀφνειὸς μὲν ὅδ' ἐστι γέρων δέ μοι ὡς σύ περ ὧδε.

ἀμβρόσια, χρύσεια, τά μιν φέρον ἠμὲν ἐφ' ὑγρὴν.
ἠδ' ἐπ' ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο.
εἵλετο δὲ ῥάβδον τῇ τ' ἀνδρῶν ὄμματα θέλγει
ὧν ἐθέλει, τοὺς δ' αὖτε καὶ ὑπνώοντας ἐγείρει.
τὴν μετὰ χερσὶν ἔχων πέτετο κρατὺς ἀργειφόντης.
αἶψα δ' ἄρα Τροίην τε καὶ ἑλλήσποντον ἵκανε.
βῆ δ' ἰέναι κούρῳ αἰσυμνητῆρι ἐοικὼς,
πρῶτον ὑπηνήτῃ τοῦ περ χαριεστάτη ἥβη,
οἱ δ' ἐπεὶ οὖν μέγα σῆμα παρὲξ ἴλοιο ἔλασσαν,
στῆσαν ἄρ' ἡμιόνους τε καὶ ἵππους ὄφρα πίοιεν.
ἐν ποταμῷ· δὴ γὰρ καὶ ἐπὶ κνέφας ἤλυθε γαῖαν.
τὸν δ' ἐξ ἀγχιμόλοιο ἰδὼν ἐφράσσατο κῆρυξ
ἑρμείαν, ποτὶ δὲ πρίαμον φάτο φώνησέν τε.
Φράζεο δαρδανίδη φραδέος νόου ἔργα τέτυκται,
ἄνδρ' ὁρόω τάχα δ' ἄμμε διαρραίσεσθαι ὀΐω.
ἀλλ' ἄγε δὴ φεύγωμεν ἐφ' ἵππων ἤ μιν ἔπειτα
γούνων ἁψάμενοι λιτανεύσομεν αἴ κ' ἐλεήσῃ.
Ὣς φάτο σὺν δὲ γέροντι νόος χύτο, δείδιε δ' αἰνῶς.
ὀρθαὶ δὲ τρίχες ἔσταν ἐνὶ γναμπτοῖσι μέλεσσιν,
στῆ δὲ ταφών, αὐτὸς δ' ἐριούνιος ἐγγύθεν ἐλθὼν.
χεῖρα γέροντος ἑλὼν ἐξείρετο καὶ προσέειπεν.
πῇ πάτερ ὧδ' ἵππους τε καὶ ἡμιόνους ἰθύνεις
νύκτα δι' ἀμβροσίην, ὅτε θ' εὕδουσι βροτοὶ ἄλλοι.
οὐδὲ σύ γ' ἔδεισας μένεα πνείοντας ἀχαιούς.
οἵ τοι δυσμενέες καὶ ἀνάρσιοι ἐγγὺς ἔασιν,
τῶν εἴ τίς σε ἴδοιτο θοὴν διὰ νύκτα μέλαιναν.
τόσσα δ' ὀνείατ' ἄγοντα, τίς ἂν δή τοι νόος εἴη.
οὔτ' αὐτὸς νέος ἐσσί, γέρων δέ τοι οὗτος ὀπηδεῖ.
ἄνδρ' ἀπαμύνασθαι ὅτε τις πρότερος χαλεπήνῃ.

δεξιὸν, ὄφρα μιν αὐτὸς ἐν ὀφθαλμοῖσι νοήσας,
τῷ πίσυνος ἐπὶ νῆας ἴω δαναῶν ταχυπώλων.
Ὣς ἔφατ' εὐχόμενος, τοῦ δ' ἔκλυε μητίετα ζεύς,
αὐτίκα δ' αἰετὸν ἧκε τελειότατον πετεηνῶν
μορφνὸν θηρητῆρ' ὃν καὶ περκνὸν καλέουσιν.
ὅσση δ' ὑψορόφοιο θύρη θαλάμοιο τέτυκται
ἀνέρος ἀφνειοῖο ἐϋκλήϊς ἀραρυῖα,
τόσσ' ἄρα τοῦ ἑκάτερθεν ἔσαν πτερὰ, εἴσατο δέ σφιν
δεξιὸς ἀΐξας ὑπὲρ ἄστεος· οἱ δὲ ἰδόντες,
γήθησαν καὶ πᾶσιν ἐνὶ φρεσὶ θυμὸς ἰάνθη,
σπερχόμενος δ' ὁ γέρων, ξεστοῦ ἐπιβήσατο δίφρου,
ἐκ δ' ἔλασε προθύροιο καὶ αἰθούσης ἐριδούπου,
πρόσθε μὲν ἡμίονοι ἕλκον τετράκυκλον ἀπήνην,
τὰς ἰδαῖος ἔλαυνε δαΐφρων αὐτὰρ ὄπισθεν
ἵπποι, τοὺς ὁ γέρων ἐφέπων μάστιγι κέλευε.
καρπαλίμως κατὰ ἄστυ φίλοι δ' ἅμα πάντες ἕποντο
πόλλ' ὀλοφυρόμενοι ὡσεὶ θανατόνδε κιόντα
οἱ δ' ἐπεὶ οὖν πόλιος κατέβαν πεδίονδ' ἀφίκοντο,
οἱ μὲν ἄρ' ἄψορροι προτὶ ἴλιον ἀπονέοντο,
παῖδες καὶ γαμβροὶ, τὼ δ' οὐ λάθον εὐρύοπα ζῆν,
ἐς πεδίον προφανέντε ἰδὼν δ' ἐλέησε γέροντα,
αἶψα δ' ἄρ' ἑρμείαν υἱὸν φίλον ἀντίον ηὔδα
ἑρμεία, σοὶ γάρ τε μάλιστά γε φίλτατόν ἐστιν
ἀνδρὶ ἑταιρίσσαι, καί τ' ἔκλυες ᾧ κ' ἐθέλησθα,
βάσκ' ἴθι καὶ πρίαμον κοίλας ἐπὶ νῆας ἀχαιῶν.
ὣς ἄγαγ' ὡς μήτ' ἄρ τις ἴδῃ μήτ' ἄρ τε νοήσῃ
τῶν ἄλλων δαναῶν πρὶν πηλείωνάδ' ἱκέσθαι.
Ὣς ἔφατ' οὐδ' ἀπίθησε διάκτορος ἀργειφόντης.
αὐτίκ' ἔπειθ' ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,

ἀγχίμολον δέ σφ' ἦλθ' ἑκάβη τετιηότι θυμῷ·
οἶνον ἔχουσ' ἐν χειρὶ μελίφρονα δεξιτερῆφι,
χρυσέῳ ἐν δέπαϊ ὄφρα λείψαντε κιοίτην,
στῆ δ' ἵππων προπάροιθεν ἔπος τ' ἔφατ' ἔκτ' ὀνόμαζε·
τῆ σπεῖσον διὶ πατρὶ καὶ εὔχεο οἴκαδ' ἱκέσθαι
ἂψ ἐκ δυσμενέων ἀνδρῶν ἐπεὶ ἄρ σέ γε θυμὸς
ὀτρύνει ἐπὶ νῆας ἐμεῖο μὲν οὐκ ἐθελούσης,
ἀλλ' εὔχου σύ γ' ἔπειτα κελαινεφέϊ κρονίωνι
ἰδαίῳ, ὅς τε τροίην κατὰ πᾶσαν ὁρᾶται,
αἴτει δ' οἰωνὸν ταχὺν ἄγγελον, ὅστε οἱ αὐτοῦ
φίλτατος οἰωνῶν καί εὑ κράτος ἐστὶ μέγιστον
δεξιὸν ὄφρα μιν αὐτὸς ἐν ὀφθαλμοῖσι νοήσας,
τῷ πίσυνος ἐπὶ νῆας ἴης δαναῶν ταχυπώλων.
εἰ δέ τοι οὐ δώσει ἑὸν ἄγγελον εὐρύοπα ζεὺς,
οὐκ ἂν ἔγωγέ σ' ἔπειτα ἐποτρύνουσα κελοίμην,
νῆας ἐπ' ἀργείων ἰέναι μάλα περ μεμαῶτα.
Τὴν δ' ἀπαμειβόμενος προσέφη πρίαμος θεοειδής
ὦ γύναι οὐ μέν τοι τόδ' ἐφιεμένῃ ἀπιθήσω.
„ ἐσθλὸν γὰρ διὶ χεῖρας ἀνασχέμεν αἴκ' ἐλεήσῃ,
ἦ ῥα καὶ ἀμφίπολον ταμίην ὤτρυν' ὁ γεραιὸς,
χερσὶν ὕδωρ ἐπιχεῦαι ἀκήρατον, ἡ δὲ παρέστη
χέρνιβον ἀμφίπολος πρόχοόν θ' ἅμα χερσὶν ἔχουσα.
νιψάμενος δὲ κύπελλον ἐδέξατο ἧς ἀλόχοιο,
εὔχετ' ἔπειτα στὰς μέσῳ ἕρκει λεῖβε δὲ οἶνον
οὐρανὸν εἰσανιδὼν καὶ φωνήσας ἔπος ηὔδα.
Ζεῦ πάτερ ἴδηθεν μεδέων κύδιστε μέγιστε
δός μ' ἐς ἀχιλλῆος φίλον ἐλθεῖν ἠδ' ἐλεεινόν,
πέμψον δ' οἰωνὸν ταχὺν ἄγγελον, ὅς τε σοὶ αὐτῷ
φίλτατος οἰωνῶν καί εὑ κράτος ἐστὶ μέγιστον

ἕκτορος ὤφελετ' ἀντὶ θοῆς ἐπὶ νηυσὶ πεφάσθαι.
ὤμοι ἐγὼ πανάποτμος, ἐπεὶ τέκον υἷας ἀρίστους
τροίῃ ἐν εὐρείῃ, τῶν δ' οὔτινα φημὶ λελεῖφθαι
μήστορά τ' ἀντίθεον καὶ τρώϊλον ἱππιοχάρμην.
ἕκτορά θ' ὃς θεὸς ἔσκε μετ' ἀνδράσιν, οὐδὲ ἐῴκει
ἀνδρός γε θνητοῦ παῖς ἔμμεναι, ἀλλὰ θεοῖο,
τοὺς μὲν ἀπώλεσ' ἄρης, τὰ δ' ἐλέγχεα πάντα λέλειπται,
ψεῦσταί τ' ὀρχησταί τε χοροιτυπίῃσιν ἄριστοι,
ἀρνῶν ἠδ' ἐρίφων ἐπιδήμιοι ἁρπακτῆρες.
οὐκ ἂν δή μοι ἄμαξαν ἐφοπλίσαιτε τάχιστα,
ταῦτά τε πάντ' ἐπιθεῖτε ἵνα πρήσσωμεν ὁδοῖο.
Ως ἔφαθ', οἱ δ' ἄρα πατρὸς ὑποδδείσαντες ὁμοκλὴν,
ἐκ μὲν ἄμαξαν ἄειραν ἐΰτροχον ἡμιονείην,
καλὴν πρωτοπαγῆ πείρινθα δὲ δῆσαν ἐπ' αὐτῆς,
κὰδ δ' ἀπὸ πασσαλόφιν ζυγὸν ᾕρεον ἡμιόνειον,
πύξινον ὀμφαλόεντ' εὖ οἰήκεσσιν ἀρηρὸς,
ἐκ δ' ἔφερον ζυγόδεσμον ἅμα ζυγῷ ἐννεάπηχυν,
καὶ τὸ μὲν εὖ κατέθηκαν ἐϋξέστῳ ἐπὶ ῥυμῷ,
πέζῃ, ἐπὶ πρώτῃ, ἐπὶ δὲ κρίκον ἕστορι βάλλον,
τρὶς δ' ἑκάτερθεν ἔδησαν ἐπ' ὀμφαλὸν, αὐτὰρ ἔπειτα
ἑξείης κατέδησαν ὑπὸ γλωχῖνα δ' ἔγναμψαν,
ἐκ θαλάμου δὲ φέροντες ἐΰξεστ' ἐπ' ἀπήνης,
νήεον ἑκτορέης κεφαλῆς ἀπερείσι' ἄποινα.
ζεῦξαν δ' ἡμιόνους κρατερώνυχας ἐντεσιούργους
τούς ῥά ποτε πριάμῳ μυσοὶ δῶσαν ἀγλαὰ δῶρα.
ἵππους δὲ πριάμῳ ὕπαγον ζυγὸν οὓς ὁ γεραιὸς
αὐτὸς ἔχων ἀτίταλλεν ἐϋξέστῃ ἐπὶ φάτνῃ,
τὼ μὲν ζευγνύσθην ἐν δώμασιν ὑψηλοῖσι
κῆρυξ καὶ πρίαμος πυκινὰ φρεσὶ μήδε' ἔχοντες,

τεθνάμεναι παρὰ νηυσὶν ἀχαιῶν χαλκοχιτώνων
βούλομαι, αὐτίκα γάρ με κατακτείνειεν ἀχιλλεύς.
ἀγκὰς ἑλόντ' ἐμὸν υἱὸν, ἐπὴν γόου ἐξ ἔρον εἵην,
ἦ, καὶ φωριαμῶν ἐπιθήματα καλ' ἀνέωγεν,
ἔνθεν δώδεκα μὲν περικαλλέας ἔξελε πέπλους.
δώδεκα δ' ἁπλοΐδας χλαίνας, τόσους δὲ τάπητας.
τόσσα δὲ φάρεα καλὰ, τόσους δ' ἐπὶ τοῖσι χιτῶνας,
χρυσοῦ δὲ στήσας ἔφερεν δέκα πάντα τάλαντα,
ἐκ δὲ δύ' αἴθωνας τρίποδας, πίσυρας δὲ λέβητας,
ἐκ δὲ δέπας περικαλλὲς ὅ οἱ θρήικες πόρον ἄνδρες
ἐξεσίην δ' ἐλθόντι μέγα κτέρας, οὐδέ νυ τοῦ περ
φείσατ' ἐνὶ μεγάροις ὁ γέρων, περὶ δ' ἤθελε θυμῷ,
λύσασθαι φίλον υἱὸν, ὁ δὲ τρῶας μὲν ἅπαντας
αἰθούσης ἀπέεργεν ἔπεσσ' αἰσχροῖσιν ἐνίσσων.
ἔρρετε λωβητῆρες ἐλεγχέες οὔ νυ καὶ ὑμῖν
οἴκοι ἔνεστι γόος ὅτι μ' ἤλθετε κηδήσοντες,
ἦ οὔνεσθ' ὅτι μοι κρονίδης ζεὺς ἄλγε' ἔδωκε
παῖδ' ὀλέσαι τὸν ἄριστον, ἀτὰρ γνώσεσθε καὶ ὔμμες.
ῥηΐτεροι γὰρ μᾶλλον ἀχαιοῖσιν δὴ ἔσεσθε,
κείνου τεθνειῶτος ἐναιρέμεν, αὐτὰρ ἔγωγε,
πρὶν ἀλαπαζομένην τε πόλιν κεραϊζομένην τε
ὀφθαλμοῖσιν ἰδεῖν, βαίην δόμον ἄϊδος εἴσω.
ἦ καὶ σκηπανίῳ δίεπ' ἀνέρας, οἱ δ' ἴσαν ἔξω,
σπερχομένοιο γέροντος, ὁ δ' υἱάσιν οἷσιν ὁμόκλα
νεικείων ἕλενόν τε πάριν τ' ἀγάθωνά τε δῖον,
πάμμονά τ' ἀντίφονόν τε βοὴν ἀγαθόν τε πολίτην,
δηΐφοβόν τε καὶ ἱππόθοον καὶ δῖον ἀγαυὸν,
ἐννέα τοῖς ὁ γεραιὸς ὁμοκλήσας ἐκέλευε.
σπεύσατέ μοι κακὰ τέκνα κατηφόνες. αἴθ' ἅμα πάντες

δῶρα δ' ἀχιλλῆϊ φερέμεν τά κεν θυμὸν ἰήνῃ.
ἀλλ' ἄγε μοι τόδε εἰπὲ, τί τοι φρεσὶν εἴδεται εἶναι·
αἰνῶς γάρ μ' αὐτόν γε μένος καὶ θυμὸς ἄνωγε,
κεῖσ' ἰέναι, ἐπὶ νῆας ἔσω στρατὸν εὐρὺν ἀχαιῶν.
Ὣς φάτο κώκυσεν δὲ γυνὴ καὶ ἀμείβετο μύθῳ,
ὤμοι, πῇ δή τοι φρένες οἴχονθ' ᾗς τὸ πάρος περ
ἔκλε' ἐπ' ἀνθρώπους ξείνους ἠδ' οἷσιν ἀνάσσεις·
πῶς ἐθέλεις ἐπὶ νῆας ἀχαιῶν ἐλθέμεν οἶος,
ἀνδρὸς ἐς ὀφθαλμοὺς ὅς τοι πολέας τε καὶ ἐσθλοὺς
υἱέας ἐξενάριξε, σιδήρεον νύ τοι ἦτορ,
εἰ γάρ σ' αἱρήσει καὶ ἐσόψεται ὀφθαλμοῖσιν,
ὠμηστὴς καὶ ἄπιστος ἀνὴρ, ὅγε οὔ σ' ἐλεήσει,
οὐδέ τι σ' αἰδέσεται, νῦν δὲ κλαίωμεν ἄνευθεν
ἥμενοι ἐν μεγάρῳ, τῷ δ' ὥς ποθι μοῖρα κραταιὴ
γιγνομένῳ ἐπένησε λίνῳ ὅτε μιν τέκεν αὐτή,
ἀργίποδας κύνας ἆσαι ἑῶν ἀπάνευθε τοκήων,
ἀνδρὶ παρὰ κρατερῷ, τοῦ ἐγὼ μέσον ἧπαρ ἔχοιμι
ἐσθέμεναι προσφῦσα, τότ' ἄντιτα ἔργα γένοιτο
παιδὸς ἐμοῦ, ἐπεὶ οὔ ἑ κακιζόμενόν γε κατέκτα,
ἀλλὰ πρὸ τρώων καὶ τρωϊάδων βαθυκόλπων
ἑσταότ', οὔτε φόβου μεμνημένον οὔτ' ἀλεωρῆς.
Τὴν δ' αὖτε προσέειπε γέρων πρίαμος θεοειδής.
μή μ' ἐθέλοντ' ἰέναι κατερύκανε, μηδέ μοι αὐτὴ
ὄρνις ἐνὶ μεγάροισι κακὸς πέλευ, οὐδέ με πείσεις,
εἰ μὲν γάρ τίς μ' ἄλλος ἐπιχθονίων ἐκέλευεν
ἢ οἳ μάντιές εἰσι θυοσκόοι ἢ ἱερῆες,
ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον,
νῦν δ' αὐτὸς γὰρ ἄκουσα θεοῦ καὶ ἐσέδρακον ἄντην,
εἶμι καὶ οὐχ ἅλιον ἔπος ἔσσεται, εἰ δέ μοι αἶσα

τῶν μιμνησκομένη, οἳ δὴ πολέες τε καὶ ἐσθλοὶ
χερσὶν ὑπ' ἀργείων κέατο ψυχὰς ὀλέσαντες.
στῆ δὲ παρὰ πρίαμον διὸς ἄγγελος ἠδὲ προσηύδα,
τυτθὸν φθεγξαμένη, τὸν δὲ τρόμος ἔλλαβε γυῖα,
Θάρσει δαρδανίδη πρίαμε φρεσὶ μηδέ τι τάρβει.
οὐ μὲν γάρ τοι ἐγὼ κακὸν ὀσσομένη τόδ' ἱκάνω,
ἀλλ' ἀγαθὰ φρονέουσα, διὸς δέ τοι ἄγγελός εἰμι,
ὅς σευ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδ' ἐλεαίρει.
λύσασθαί σ' ἐκέλευσεν ὀλύμπιος ἕκτορα δῖον,
δῶρα δ' ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃ
οἶον, μηδέ τις ἄλλος ἅμα τρώων ἴτω ἀνήρ,
κῆρυξ τίς τοι ἕποιτο γεραίτερος ὅς κεν ἰθύνοι
ἡμιόνους καὶ ἅμαξαν ἐΰτροχον, ἠδὲ καὶ αὖτις
νεκρὸν ἄγοι προτὶ ἄστυ τὸν ἔκτανε δῖος ἀχιλλεύς.
μηδέ τι τοι θάνατος μελέτω φρεσὶ, μηδέ τι τάρβος,
τοῖος γάρ τοι πομπὸς ἅμ' ἕψεται ἀργειφόντης,
ὅς σ' ἄξει εἵως κεν ἄγων ἀχιλῆϊ πελάσσῃ,
αὐτὰρ ἐπὴν ἀγάγῃσιν ἔσω κλισίην ἀχιλῆος,
οὔτ' αὐτὸς κτενέει, ἀπό τ' ἄλλους πάντας ἐρύξει.
οὔτε γάρ ἐστ' ἄφρων, οὔτ' ἄσκοπος οὔτ' ἀλιτήμων.
ἀλλὰ μάλ' ἐνδυκέως ἱκέτεω πεφιδήσεται ἀνδρός.
ἡ μὲν ἄρ ὡς εἰποῦσ' ἀπέβη πόδας ὠκέα ἶρις,
αὐτὰρ ὅγ' υἷες ἅμαξαν ἐΰτροχον ἡμιονείην
ὁπλίσαι ἠνώγει πείρινθα δὲ δῆσαι ἐπ' αὐτῆς,
αὐτὸς δ' ἐς θάλαμον κατεβήσετο κηώεντα,
κέδρινον ὑψόροφον, ὃς γλήνεα πολλὰ κεχάνδει,
ἐς δ' ἄλοχον ἑκάβην ἐκαλέσσατο φώνησέν τε.
δαιμονίη, διόθεν μοι ὀλύμπιος ἄγγελος ἦλθε
λύσασθαι φίλον υἱὸν ἰόντ' ἐπὶ νῆας ἀχαιῶν,

Τὴν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς ἀχιλλεύς.
τῇδ' εἴη ὃς ἄποινα φέροι καὶ νεκρὸν ἄγοιτο,
εἰ δὴ πρόφρονι θυμῷ ὀλύμπιος αὐτὸς ἀνώγει.
ὣς οἵ γ' ἐν νηῶν ἀγύρει μήτηρ τε καὶ υἱὸς
πολλὰ πρὸς ἀλλήλους ἔπεα πτερόεντ' ἀγόρευον.
ἶριν δ' ὤτρυνε κρονίδης εἰς ἴλιον ἱρήν.
Βάσκ' ἴθι ἶρι ταχεῖα λιποῦσ' ἕδος οὐλύμποιο
ἀγγεῖλον πριάμῳ μεγαλήτορι ἴλιον εἴσω
λύσασθαι φίλον υἱὸν ἰόντ' ἐπὶ νῆας ἀχαιῶν,
δῶρα δ' ἀχιλλῆϊ φερέμεν, τά κε θυμὸν ἰήνῃ
οἶον, μηδέ τις ἄλλος ἅμα τρώων ἴτω ἀνήρ.
κῆρύξ τις οἱ ἕποιτο γεραίτερος ὅς κ' ἰθύνοι
ἡμιόνους καὶ ἄμαξαν ἐΰτροχον, ἠδὲ καὶ αὖτις
νεκρὸν ἄγοι προτὶ ἄστυ τὸν ἔκτανε δῖος ἀχιλλεύς,
μηδέ τι οἱ θάνατος μελέτω φρεσὶ, μηδέ τι τάρβος.
τοῖον γάρ οἱ πομπὸν ὀπάσσομεν ἀργειφόντην.
ὃς ἄξει ἕως κεν ἄγων ἀχιλῆϊ πελάσσῃ.
αὐτὰρ ἐπὴν ἀγάγῃσιν ἔσω κλισίην ἀχιλῆος,
οὔτ' αὐτὸς κτενέει ἀπό τ' ἄλλους πάντας ἐρύξει,
οὔτε γάρ ἐστ' ἄφρων, οὔτ' ἄσκοπος οὔτ' ἀλιτήμων.
ἀλλὰ μάλ' ἐνδυκέως ἱκέτεω πεφιδήσεται ἀνδρός.
Ὣς ἔφατ', ὦρτο δὲ ἶρις ἀελλόπος ἀγγελέουσα.
ἷξεν δ' ἐς πριάμοιο, κίχεν δ' ἐνοπήν τε γόον τε.
παῖδες μὲν πατέρ' ἀμφὶ καθήμενοι ἔνδοθεν αὐλῆς
δάκρυσιν εἵματ' ἔφυρον, ὁ δ' ἐν μέσοισι γεραιὸς
ἐντυπὰς ἐν χλαίνῃ κεκαλυμμένος, ἀμφὶ δὲ πολλὴ
κόπρος ἔην κεφαλῇ τε καὶ αὐχένι τοῖο γέροντος,
τὴν ῥα κυλινδόμενος καταμήσατο χερσὶν ἑῇσι,
θυγατέρες δ' ἀνὰ δώματ' ἠδὲ νυοὶ ὠδύροντο.

κλέψαι δ' ὀτρύνεσκον ἐΰσκοπον ἀργειφόντην,
αὐτὰρ ἐγὼ τόδε κῦδος ἀχιλλῆϊ προτιάπτω.
αἰδῶ καὶ φιλότητα τεὴν μετόπισθε φυλάσσων.
αἶψα μάλ' ἐς στρατὸν ἐλθὲ καὶ υἱέϊ σῷ ἐπίτειλον
σκύζεσθαί οἱ εἰπὲ θεούς, ἐμὲ δ' ἔξοχα πάντων
ἀθανάτων κεχολῶσθαι ὅτι φρεσὶ μαινομένῃσιν
ἕκτορ' ἔχει παρὰ νηυσὶ κορωνίσιν οὐδ' ἀπέλυσεν
αἴκεν πως ἐμέ τε δείσῃ ἀπό θ' ἕκτορα λύσῃ.
αὐτὰρ ἐγὼ πριάμῳ μεγαλήτορι ἶριν ἐφήσω
λύσασθαι φίλον υἱὸν ἰόντ' ἐπὶ νῆας ἀχαιῶν.
δῶρα δ' ἀχιλλῆϊ φερέμεν, τά κε θυμὸν ἰήνῃ.
Ὣς ἔφατ' οὐδ' ἀπίθησε θεὰ θέτις ἀργυρόπεζα.
βῆ δὲ κατ' οὐλύμποιο καρήνων ἀΐξασα.
ἷξεν δ' ἐς κλισίην οὗ υἱέος ἔνθ' ἄρα τόν γε
εὗρ' ἁδινὰ στενάχοντα, φίλοι δ' ἀμφ' αὐτὸν ἑταῖροι,
ἐσσυμένως ἐπένοντο καὶ ἐντύνοντο ἄριστον.
τοῖσι δ' ὄϊς λάσιος μέγας ἐν κλισίῃ ἱέρευτο.
ἡ δὲ μάλ' ἄγχ' αὐτοῖο καθέζετο πότνια μήτηρ.
χειρί τέ μιν κατέρεξεν ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε.
Τέκνον ἐμὸν, τέο μέχρις ὀδυρόμενος καὶ ἀχεύων.
σὴν ἔδεαι κραδίην μεμνημένος οὐδέ τι σίτου,
οὔτ' εὐνῆς, ἀγαθὸν δὲ γυναικί περ ἐν φιλότητι
μίσγεσθ', οὐ γάρ μοι δηρὸν βέῃ, ἀλλά τοι ἤδη
ἄγχι παρέστηκε θάνατος, καὶ μοῖρα κραταιή,
ἀλλ' ἐμέθεν ξύνες ὦκα, διὸς δέ τοι ἄγγελός εἰμι,
σκύζεσθαί σοι φησὶ θεούς, ἐὲ δ' ἔξοχα πάντων
ἀθανάτων κεχολῶσθαι, ὅτι φρεσὶ μαινομένῃσιν,
ἕκτορ' ἔχεις παρὰ νηυσὶ κορωνίσιν, οὐδ' ἀπέλυσας.
ἀλλ' ἄγε δὴ λῦσον, νεκροῖο δὲ δέξαι ἄποινα

ἡ δὲ μολυβδαίνῃ ἰκέλη ἐς βυσσὸν ὄρουσεν,
ἥτε κατ' ἀγραύλοιο βοὸς κέρας ἐμβεβαυῖα.
ἔρχεται ὠμηστῇσιν ἐπ' ἰχθύσι κῆρα φέρουσα,
εὗρε δ' ἐνὶ σπῆι γλαφυρῷ Θέτιν, ἀμφὶ δ' ἄρ' ἄλλαι
εἵαθ' ὁμηγερέες ἅλιαι θεαί, ἣ δ' ἐνὶ μέσσαις
κλαῖε μόρον οὗ παιδὸς ἀμύμονος, ὅς οἱ ἔμελλε
φθίσεσθ' ἐν Τροίῃ ἐριβώλακι τηλόθι πάτρης,
ἀγχοῦ δ' ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις,
ὄρσο Θέτι, καλέει Ζεὺς ἄφθιτα μήδεα εἰδώς.
Τὴν δ' ἠμείβετ' ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα
τίπτέ με κεῖνος ἄνωγε μέγας θεὸς αἰδέομαι δὲ
μίσγεσθ' ἀθανάτοισιν, ἔχω δ' ἄχε' ἄκριτα θυμῷ.
εἶμι μὲν, οὐδ' ἅλιον ἔπος ἔσσεται ὅττί κεν εἴπῃ.
Ὣς ἄρα φωνήσασα κάλυμμ' ἕλε δῖα θεάων
κυάνεον, τοῦ δ' οὔ τι μελάντερον ἔπλετο ἔσθος,
βῆ δ' ἰέναι, πρόσθεν δὲ ποδήνεμος ὠκέα Ἶρις
ἡγεῖτ', ἀμφὶ δ' ἄρα σφι λιάζετο κῦμα θαλάσσης,
ἀκτὴν δ' ἐξαναβᾶσαι ἐς οὐρανὸν ἀϊχθήτην,
εὗρον δ' εὐρύοπα Κρονίδην, περὶ δ' ἄλλοι ἅπαντες
εἵαθ' ὁμηγερέες μάκαρες θεοὶ αἰὲν ἐόντες.
ἣ δ' ἄρα πὰρ Διὶ πατρὶ καθέζετο εἶξε δ' Ἀθήνη.
Ἥρη δὲ χρύσεον καλὸν δέπας ἐν χειρὶ θῆκε.
καί ῥ' εὔφρην' ἐπέεσσι, Θέτις δ' ὤρεξε πιοῦσα,
τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε.
ἤλυθες Οὔλυμπόνδε θεὰ Θέτι κηδομένη περ.
πένθος ἄλαστον ἔχουσα μετὰ φρεσὶν οἶδα καὶ αὐτὸς,
ἀλλὰ καὶ ὧς ἐρέω τοῦ σ' εἵνεκα δεῦρο κάλεσσα,
ἐννῆμαρ δὴ νεῖκος ἐν ἀθανάτοισιν ὄρωρεν,
Ἕκτορος ἀμφὶ νέκυι καὶ Ἀχιλλῆι πτολιπόρθῳ,

ἵππων ἐξάπτων περὶ σῆμ' ἑτάροιο φίλοιο
ἕλκει, οὐ μήν οἱ τό γε κάλλιον, οὐδέ τ' ἄμεινον.
μὴ ἀγαθῷ περ ἐόντι νεμεσσηθῶμέν οἱ ἡμεῖς,
κωφὴν γὰρ δὴ γαῖαν, ἀεικίζει μενεαίνων.
Τὸν δὲ χολωσαμένη προσέφη λευκώλενος Ἥρη,
εἴη κεν καὶ τοῦτο τεὸν ἔπος ἀργυρότοξε.
εἰ δὴ ὁμὴν Ἀχιλῆϊ, καὶ Ἕκτορι θήσετε τιμήν,
Ἕκτωρ μὲν θνητός τε γυναῖκά τε θήσατο μαζόν,
αὐτὰρ Ἀχιλλεύς ἐστι θεᾶς γόνος, ἣν ἐγὼ αὐτὴ
θρέψα τε καὶ ἀτίτηλα, καὶ ἀνδρὶ πόρον παράκοιτιν.
Πηλεῖ, ὃς περὶ κῆρι φίλος γένετ' ἀθανάτοισι,
πάντες δ' ἀντιάασθε θεοὶ γάμου, ἐν δὲ σὺ τοῖσι
δαίνυ', ἔχων φόρμιγγα κακῶν ἕταρ' αἰὲν ἄπιστε.
Τὴν δ' ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς.
Ἥρη μὴ δὴ πάμπαν ἀποσκύδμαινε θεοῖσιν.
οὐ μὲν γὰρ τιμή γε μί' ἔσσεται, ἀλλὰ μὲν Ἕκτωρ
φίλτατος ἔσκε θεοῖσι βροτῶν οἳ ἐν ἰλίῳ εἰσίν,
ὣς γὰρ ἐμοί γ' ἐπεὶ οὔτι φίλων ἡμάρτανε δώρων.
οὐ γάρ μοι ποτὲ βωμὸς ἐδεύετο δαιτὸς ἐΐσης,
λοιβῆς τε κνίσης τε, τὸ γὰρ λάχομεν γέρας ἡμεῖς.
ἀλλ' ἤτοι κλέψαι μὲν ἐάσομεν οὐδέ πη ἐστὶ
λάθρῃ Ἀχιλλῆος θρασὺν Ἕκτορα, ἦ γάρ οἱ αἰεὶ
μήτηρ παρμέμβλωκεν ὁμῶς νύκτας τε καὶ ἦμαρ.
ἀλλ' εἴ τις καλέσειε θεῶν Θέτιν ἆσσον ἐμεῖο.
ὄφρα τί οἱ εἴπω πυκινὸν ἔπος ὥς κεν Ἀχιλλεὺς
δώρων ἐκ πριάμοιο λάχῃ, ἀπό θ' Ἕκτορα λύσῃ.
Ὣς ἔφατ', ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα
μεσσηγὺς δὲ σάμου τε καὶ Ἴμβρου παιπαλοέσσης
ἔνθορε μείλανι πόντῳ. ἐπεστονάχησε δὲ λίμνη.

ὣς ὁ μὲν ἕκτορα δῖον ἀείκιζεν μενεαίνων,
τὸν δ' ἐλεαίρεσκον μάκαρες θεοὶ εἰσορόωντες,
κλέψαι δ' ὀτρύνεσκον ἐΰσκοπον ἀργειφόντην,
ἔνθ' ἄλλοις μὲν πᾶσιν ἑήνδανεν, οὐδέ ποθ' ἥρῃ.
οὐδὲ ποσειδάων' οὐδὲ γλαυκώπιδι κούρῃ,
ἀλλ' ἔχον ὥς σφιν πρῶτον ἀπήχθετο ἴλιος ἱρή,
καὶ πρίαμος καὶ λαὸς ἀλεξάνδρου ἕνεκ' ἄτης,
ὃς νείκεσσε θεὰς ὅτε οἱ μέσσαυλον ἵκοντο,
τὴν δ' ᾔνησ'· ἥ οἱ πόρε μαχλοσύνην ἀλεγεινήν,
ἀλλ' ὅτε δή ῥ' ἐκ τοῖο δυωδεκάτη γένετ' ἠώς
καὶ τότ' ἄρ' ἀθανάτοισι μετηύδα φοῖβος ἀπόλλων.
Σχέτλιοί ἐστε θεοὶ δηλήμονες, οὔ νύ ποθ' ὑμῖν
ἕκτωρ μηρί' ἔκηε βοῶν αἰγῶν τε τελείων.
τὸν νῦν οὐκ ἔτλητε νέκυν περ ἐόντα σαῶσαι,
ᾗ τ' ἀλόχῳ ἰδέειν καὶ μητέρι καὶ τέκεϊ ᾧ.
καὶ πατέρι πριάμῳ, λαοῖσί τε, τοί κέ μιν ὦκα
ἐν πυρὶ κήαιεν καὶ ἐπὶ κτέρεα κτερίσαιεν.
ἀλλ' ὀλοῷ ἀχιλῆϊ θεοὶ βούλεσθ' ἐπαρήγειν,
ᾧ οὔτ' ἂρ φρένες εἰσὶν ἐναίσιμοι, οὔτε νόημα
γναμπτὸν ἐνὶ στήθεσσι, λέων δ' ὣς ἄγρια οἶδεν,
ὅς τ' ἐπεὶ ἂρ μεγάλῃ τε βίῃ καὶ ἀγήνορι θυμῷ
εἴξας εἶσ' ἐπὶ μῆλα βροτῶν ἵνα δαῖτα λάβῃσιν,
ὣς ἀχιλεὺς ἔλεον μὲν ἀπώλεσεν, οὐδέ οἱ αἰδὼς
γίνεται ἥ τ' ἄνδρας μέγα σίνεται ἠδ' ὀνίνησι,
μέλλει γάρ που τις καὶ φίλτερον ἄλλον ὀλέσσαι,
ἠὲ κασίγνητον ὁμογάστριον, ἠὲ καὶ υἱόν,
ἀλλ' ἤτοι κλαύσας καὶ ὀδυρόμενος μεθέηκε.
τλητὸν γὰρ μοῖραι θυμὸν θέσαν ἀνθρώποισιν,
αὐτὰρ ὅγ' ἕκτορα δῖον ἐπεὶ φίλον ἦτορ ἀπηύρας

# ΙΛΙΑΔΟΣ. Ω. ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Ω πρίαμος νέκυν υἷα λαβὼν, γέρα δῶκεν ἀχιλλεῖ.

Υτο δ' ἀγὼν λαοὶ δὲ θοὰς ἐπὶ νῆας ἕκαστοι
ἐσκίδναντ' ἰέναι, τοὶ μὲν δόρποιο μέδοντο,
ὕπνου τε γλυκεροῦ ταρπήμεναι, αὐτὰρ ἀχιλλεὺς
κλαῖε φίλου ἑτάρου μεμνημένος, οὐδέ μιν ὕπνος
ᾕρει πανδαμάτωρ, ἀλλ' ἐστρέφετ' ἔνθα καὶ ἔνθα,
πατρόκλου ποθέων ἀνδροτῆτά τε καὶ μένος ἠΰ,
ἠδ' ὁπόσα τολύπευσε σὺν αὐτῷ καὶ πάθεν ἄλγεα
ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων,
τῶν μιμνησκόμενος, θαλερὸν κατὰ δάκρυον εἶβεν.
ἄλλοτ' ἐπὶ πλευρὰς κατακείμενος, ἄλλοτε δ' αὖτε
ὕπτιος, ἄλλοτε δὲ πρηνής, τότε δ' ὀρθὸς ἀναστὰς,
δινεύεσκ' ἀλύων παρὰ θῖν' ἁλὸς, οὐδέ μιν ἠὼς
φαινομένη λήθεσκεν ὑπεὶρ ἅλα τ' ἠϊόνας τε
ἀλλ' ὅγ' ἐπεὶ ζεύξειεν ὑφ' ἅρμασιν ὠκέας ἵππους,
ἕκτορα δ' ἕλκεσθαι δησάσκετο δίφρου ὄπισθεν,
τρὶς δ' ἐρύσας περὶ σῆμα μενοιτιάδαο θανόντος,
αὖ τις ἐν κλισίῃ παυέσκετο, τὸν δ' ἔασκεν
ἐν κόνι ἐκτανύσας προπρηνέα, τοῖο δ' ἀπόλλων
πᾶσαν ἀεικείην ἄπεχε χροῒ φῶτ' ἐλεαίρων,
καὶ τεθνηότα περ, περὶ δ' αἰγίδι πάντα κάλυπτε
χρυσείῃ, ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων.

## ΥΠΟΘΕΣΙΣ ΤΗΣ .Ω. ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Ζεὺς κηδόμενος ἕκτορος θέτιν πρὸς ἀχιλλέα πέμπει ὅπως ἀποδῷ τοῦ ἥρωος τὸ σῶμα, ἶριν δὲ πρὸς πρίαμον, ὅπως λύτρα κομίσας ἀχιλλεῖ, τὸν νεκρὸν τοῦ παιδὸς ἀπολάβοι, ὁ δὲ προπεμφθεὶς ὑπὸ ἑρμοῦ, καὶ κοιμίσας τοὺς ἑλληνικοὺς φύλακας, παραγίνεται πρὸς ἀχιλλέα, καὶ ἱκετεύσας αὐτὸ ἀπολαμβάνει τὸν υἱόν, καὶ αὐτὰ κομίσας ἐς τὴν πόλιν, θάπτει, καὶ ἐπ᾽ αὐτῷ, δεῖπνον ἄγει.

κάππεσε, λαοὶ δ' αὖ θηεῦντό τε θάμβησάν τε.
ἂν δ' ἄρα μηριόνης πελέκεας δέκα πάντας ἄειρε.
τεῦκρος δ' ἡμιπέλεκκα φέρεν κοίλας ἐπὶ νῆας.
αὐτὰρ πηλεΐδης κατὰ μὲν δολιχόσκιον ἔγχος,
κὰδ δὲ λέβητ' ἄπυρον βοὸς ἄξιον ἀνθεμόεντα
θῆκ' ἐς ἀγῶνα φέρων. καί ῥ' ἥμονες ἄνδρες ἀνέσταν,
ἂν μὲν ἄρ' ἀτρεΐδης εὐρυκρείων ἀγαμέμνων.
ἂν δ' ἄρα μηριόνης θεράπων ἐῢς ἰδομενῆος.
τοῖσι δὲ καὶ μετέειπε ποδάρκης δῖος ἀχιλλεύς.
Ἀτρεΐδη, ἴδμεν γὰρ ὅσον προβέβηκας ἁπάντων,
ἠδ' ὅσον δυνάμει τε καὶ ἥμασιν ἔπλευ ἄριστος
ἀλλὰ σὺ μὲν τόδ' ἄεθλον ἔχων, κοίλας ἐπὶ νῆας
ἔρχευ, ἀτὰρ δόρυ μηριόνῃ ἥρωϊ πόρωμεν,
εἰ σύ γε σῷ θυμῷ ἐθέλοις, κέλομαι γὰρ ἔγωγε.
Ὣς ἔφατ' οὐδ' ἀπίθησεν ἄναξ ἀνδρῶν ἀγαμέμνων.
δῶκε δὲ μηριόνῃ δόρυ χάλκεον, αὐτὰρ ὅγ' ἥρως
ταλθυβίῳ κήρυκι δίδου περικαλλὲς ἄεθλον.

παυσάμενοι ἐκέλευσαν ἀέθλια ἶσ' ἀνελέσθαι.
αὐτὰρ Τυδεΐδῃ δῶκε μέγα φάσγανον ἥρως
σὺν κολεῷ τε φέρων, καὶ ἐϋτμήτῳ τελαμῶνι.
αὐτὰρ Πηλεΐδης θῆκεν σόλον αὐτοχόωνον,
ὃν πρὶν μὲν ῥίπτασκε μέγα σθένος Ἠετίωνος,
ἀλλ' ἤτοι τὸν ἔπεφνε ποδάρκης δῖος Ἀχιλλεύς,
τὸν δ' ἄγετ' ἐν νήεσσι σὺν ἄλλοισι κτεάτεσσι.
στῆ δ' ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν.
ὄρνυσθ' οἳ καὶ τούτου ἀέθλου πειρήσεσθε,
εἴ οἱ καὶ μάλα πολλὸν ἀπόπροθι πίονες ἀγροί
ἕξει μιν καὶ πέντε περιπλομένους ἐνιαυτοὺς
χρεώμενος, οὐ μὲν γάρ οἱ ἀτεμβόμενός γε σιδήρου
ποιμήν, οὐδ' ἀροτὴρ εἶσ' ἐς πόλιν ἀλλὰ παρέξει.
Ὣς ἔφατ', ὦρτο δ' ἔπειτα μενεπτόλεμος Πολυποίτης
ἂν δὲ Λεοντῆος κρατερὸν μένος ἀντιθέοιο,
ἂν δ' Αἴας Τελαμωνιάδης καὶ δῖος Ἐπειός,
ἑξείης δ' ἵσταντο, σόλον δ' ἕλε δῖος Ἐπειός,
ἧκε δὲ δινήσας, γέλασαν δ' ἐπὶ πάντες Ἀχαιοί.
δεύτερος αὖτ' ἀφέηκε Λεοντεὺς ὄζος Ἄρηος,
τὸ τρίτον αὖτ' ἔρριψε μέγας Τελαμώνιος Αἴας,
χειρὸς ἀπὸ στιβαρῆς, καὶ ὑπέρβαλε σήματα πάντων.
ἀλλ' ὅτε δὴ σόλον εἷλε μενεπτόλεμος Πολυποίτης,
ὅσσον τίς τ' ἔρριψε καλαύροπα βουκόλος ἀνήρ.
ἡ δέ θ' ἑλισσομένη πέτεται διὰ βοῦς ἀγελαίας.
τόσσον παντὸς ἀγῶνος ὑπέρβαλε, τοὶ δ' ἐβόησαν,
ἀστάντες δ' ἕταροι Πολυποίταο κρατεροῖο,
νῆας ἐπὶ γλαφυρὰς ἔφερον βασιλῆος ἄεθλον.
αὐτὰρ ὁ τοξευτῇσι τίθει ἰόντα σίδηρον,
κὰδ δ' ἐτίθει, δέκα μὲν πελέκεας δέκα δ' ἡμιπέλεκκα,

τὸν δ' Ἀχιλεὺς μύθοισιν ἀμειβόμενος προσέειπεν.
Ἀντίλοχ', οὐ μέν τοι μέλεος εἰρήσεται αἶνος,
ἀλλά τοι ἡμιτάλαντον ἐγὼ χρυσοῦ ἐπιθήσω.
ὣς εἰπὼν, ἐν χερσὶ τίθει, ὃ δ' ἐδέξατο χαίρων.
αὐτὰρ Πηλεΐδης κατὰ μὲν δολιχόσκιον ἔγχος
θῆκ' ἐς ἀγῶνα φέρων κατ' ἀσπίδα, καὶ τρυφάλειαν,
τεύχεα Σαρπήδοντος, ἅ μιν Πάτροκλος ἀπηύρα.
στῆ δ' ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν,
ἄνδρε δύω περὶ τῶνδε κελεύομεν, ὥσπερ ἀρίστω
τεύχεα ἑσσαμένω ταμεσίχροα χαλκὸν ἑλόντε
ἀλλήλων προπάροιθεν ὁμίλου πειρηθῆναι,
ὁππότερός κε φθῇσιν ὀρεξάμενος χρόα καλὸν.
ψαύσῃ δ' ἐν δίνων διά τ' ἔντεα καὶ μέλαν αἷμα,
τῷ μὲν ἐγὼ δώσω τόδε φάσγανον ἀργυρόηλον
καλὸν, Θρηΐκιον, τὸ μὲν Ἀστεροπαῖον ἀπηύρον.
τεύχεα δ' ἀμφότεροι ξυνήια ταῦτα φερέσθων
καί σφιν δαῖτ' ἀγαθὴν παραθήσομεν ἐν κλισίῃσιν.
Ὣς ἔφατ', ὦρτο δ' ἔπειτα μέγας Τελαμώνιος Αἴας
ἂν δ' ἄρα, Τυδεΐδης ὦρτο κρατερὸς Διομήδης,
οἳ δ' ἐπεὶ οὖν ἑκάτερθεν ὁμίλου θωρήχθησαν,
ἐς μέσον ἀμφοτέρων συνίτην μεμαῶτε μάχεσθαι.
δεινὸν δερκομένω, θάμβος δ' ἔχε πάντας Ἀχαιούς.
ἀλλ' ὅτε δὴ σχεδὸν ἦσαν ἐπ' ἀλλήλοισιν ἰόντες,
τρὶς μὲν ἐπήϊξαν τρὶς δὲ σχεδὸν ὡρμήθησαν.
ἔνθ' Αἴας μὲν ἔπειτα κατ' ἀσπίδα πάντοσε ἴσην
νύξ', οὐδὲ χρό' ἵκανεν, ἔρυτο γὰρ ἔνδοθι θώρηξ.
Τυδεΐδης δ' ἄρ' ἔπειτα ὑπὲρ σάκεος μεγάλοιο,
αἰὲν ἐπ' αὐχένι κῦρε φαεινοῦ δουρὸς ἀκωκῇ.
καὶ τότε δή ῥ' Αἴαντι περιδείσαντες Ἀχαιοί,

κὰδ δ' ἄρα οἱ κεφαλῆς χέ' ἀϋτμένα δῖος ὀδυσσεύς.
αἰεὶ ῥίμφα θέων ἴαχον δ' ἐπὶ πάντες ἀχαιοί.
νίκης ἱεμένῳ, μάλα δὲ σπεύδοντι κέλευον,
ἀλλ' ὅτε δὴ πύματον τέλεον δρόμον, αὐτίκ' ὀδυσσεὺς
εὔχετ' ἀθηναίῃ γλαυκώπιδι, ὃν κατὰ θυμόν,
κλῦθι θεά, ἀγαθή μοι ἐπίῤῥοθος ἐλθὲ ποδοῖιν.
Ὣς ἔφατ' εὐχόμενος, τοῦ δ' ἔκλυε παλλὰς ἀθήνη.
γυῖα δ' ἔθηκεν ἐλαφρά, πόδας, καὶ χεῖρας ὕπερθεν.
ἀλλ' ὅτε δὴ τάχ' ἔμελλον ἐπαΐξεσθαι ἄεθλον,
ἔνθ' αἴας μὲν ὄλισθε θέων, βλάψεν γὰρ ἀθήνη.
τῇ ῥα βοῶν κέχυτ' ὄνθος ἀποκταμένων ἐριμύκων,
οὓς ἐπὶ πατρόκλῳ πέφνεν πόδας ὠκὺς ἀχιλλεύς.
ἐνθ' ὄνθου βοέου πλῆτο, στόματε ῥῖνας τε
κρητῆρ' αὖτ' ἀνάειρε πολύτλας δῖος ὀδυσσεύς.
ὡς ἦλθε φθάμενος, ὁ δὲ βοῦν ἕλε φαίδιμος αἴας.
στῆ δὲ κέρας μετὰ χερσὶν ἔχων βοὸς ἀγραύλοιο.
ὄνθον ἀποπτύων, μετὰ δ' ἀργείοισιν ἔειπεν
ὢ πόποι, ἦ μ' ἔβλαψε θεὰ πόδας, ἣ τὸ πάρος περ
μήτηρ ὣς ὀδυσῆϊ παρίσταται, ἠδ' ἐπαρήγει.
Ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἐπ' αὐτῷ ἡδὺ γέλασσαν.
ἀντίλοχος δ' ἄρα δὴ λοισθήϊον ἔκφερ' ἄεθλον
μειδιόων, καὶ μῦθον ἐν ἀργείοισιν ἔειπεν,
εἰδόσιν ὔμμ' ἐρέω πᾶσιν φίλοι ὡς ἔτι καὶ νῦν
ἀθάνατοι τιμῶσι παλαιοτέρους ἀνθρώπους,
αἴας μὲν γὰρ ἐμεῖ' ὀλίγον προγενέστερός ἐστιν,
οὗτος δὲ προτέρης γενεῆς προτέρων τ' ἀνθρώπων.
ὠμογέροντα δέ μιν φάσ' ἔμμεναι, ἀργαλέον δὲ
ποσσὶν ἐριδήσασθαι ἀχαιοῖς, εἰ μὴ ἀχιλλεῖ.
Ὣς φάτο, κύδηνεν δὲ ποδώκεα πηλεΐωνα.

ὄρνυσθ᾽, οἳ καὶ τούτου ἀέθλου πειρήσεσθον.
Ὣς ἔφατ᾽, ὦρτο δ᾽ ἔπειτα μέγας τελαμώνιος αἴας,
ἂν δ᾽ ὀδυσεὺς πολύμητις ἀνίστατο κέρδεα εἰδώς,
ζωσαμένω δ᾽ ἄρα τώγε βάτην ἐς μέσσον ἀγῶνα,
ἀγκὰς δ᾽ ἀλλήλων λαβέτην χερσὶ στιβαρῇσιν,
ὡς δ᾽ ὅτ᾽ ἀμείβοντες τούς τε κλυτὸς ἤραρε τέκτων.
δώματος ὑψηλοῖο βίας ἀνέμων ἀλεείνων,
τετρίγει δ᾽ ἄρα νῶτα θρασειάων ἀπὸ χειρῶν
ἑλκόμενα στερεῶς, κατὰ δὲ νότιος ῥέεν ἱδρώς,
πυκναὶ δὲ σμώδιγγες ἀνὰ πλευράς τε καὶ ὤμους
αἵματι φοινικόεσσαι ἀνέδραμον, οἱ δὲ μάλ᾽ αἰεὶ
νίκης ἱέσθην τρίποδος πέρι ποιητοῖο,
οὔτ᾽ ὀδυσεὺς δύνατο σφῆλαι οὔδει τε πελάσσαι.
οὔτ᾽ αἴας δύνατο κρατερὴ δ᾽ ἔχεν ἲς ὀδυσῆος.
ἀλλ᾽ ὅτε δή ῥ᾽ ἀνίαζον ἐϋκνήμιδας ἀχαιούς,
δὴ τότε μιν προσέειπε μέγας τελαμώνιος αἴας.
διογενὲς λαερτιάδη πολυμήχαν᾽ ὀδυσσεῦ,
ἤ μ᾽ ἀνάειρε, ἢ ἐγώ σε, τὰ δ᾽ αὖ διῒ πάντα μελήσει.
Ὣς εἰπὼν ἀνάειρε, δόλου δ᾽ οὐ λήθετ᾽ ὀδυσσεύς.
κόψ᾽ ὄπιθεν κώληπα τυχὼν, ὑπέλυσε δὲ γυῖα.
κὰδ δ᾽ ἔβαλ᾽ ἐξοπίσω, ἐπὶ δὲ στήθεσσιν ὀδυσσεὺς
κάππεσε, λαοὶ δ᾽ αὖ θηεῦντό τε θάμβησάν τε.
δεύτερος αὖτ᾽ ἀνάειρε πολύτλας δῖος ὀδυσσεύς,
κίνησεν δ᾽ ἄρα τυτθὸν ἀπὸ χθονὸς οὐδ᾽ ἔτ᾽ ἄειρε
ἐν δὲ γόνυ γνάμψεν, ἐπὶ δὲ χθονὶ κάππεσον ἄμφω
πλησίοι ἀλλήλοισι μιάνθησαν δὲ κονίῃ.
καὶ νύ κε τὸ τρίτον αὖτις ἀναΐξαντες πάλαιον.
εἰ μὴ ἀχιλλεὺς αὐτὸς ἀνίστατο καὶ κατέρυκε,
μηκέτ᾽ ἐρίζετον μηδὲ τρίβεσθε κακοῖσι.

μηκιστέως υἱὸς ταλαονίδαο ἄνακτος·
ὅς ποτε θήβας δ' ἦλθε δεδουπότος οἰδιπόδαο
ἐς τάφον, ἔνθα δὲ πάντας ἐνίκα καδμείωνας,
τὸν μὲν τυδείδης δουρικλυτὸς ἀμφεπονεῖτο
θαρσύνων ἔπεσιν, μέγα δ' αὐτῷ βούλετο νίκην,
ζῶμα δέ οἱ πρῶτον παρακάμβαλεν, αὐτὰρ ἔπειτα,
δῶκεν ἱμάντας ἐϋδμήτους βοὸς ἀγραύλοιο.
τὼ δὲ ζωσαμένω βήτην ἐς μέσον ἀγῶνα,
ἄντα δ' ἀνασχομένω χερσὶ στιβαρῇσιν, ἅμ' ἄμφω
σύν ῥ' ἔπεσον, σὺν δέ σφι βαρεῖαι χεῖρες ἔμιχθεν
δεινὸς δὲ χρόμαδος γενύων γένετ' ἔρρεε δ' ἱδρὼς
πάντοθεν ἐκ μελέων, ἐπὶ δ' ὄρνυτο θεῖος ἐπειός,
κόψε δὲ παπτήναντα παρήιον· οὐδ' ἄρ ἔτι δὴν
ἑστήκειν· αὐτοῦ γὰρ ὑπήριπε φαίδιμα γυῖα.
ὡς δ' ὅθ' ὑπὸ φρικὸς βορέω ἀναπάλλεται ἰχθὺς
θῖν' ἐν φυκιόεντι, μέλαν δέ ἑ κῦμα κάλυψεν,
ὡς πληγεὶς ἀνέπαλτ', αὐτὰρ μεγάθυμος ἐπειὸς
χερσὶ λαβὼν ὤρθωσε, φίλοι δ' ἀμφέσταν ἑταῖροι,
οἵ μιν ἄγον δι' ἀγῶνος ἐφελκομένοισι πόδεσσιν,
αἷμα παχὺ πτύοντα κάρη βάλλονθ' ἑτέρωσε,
κὰδ δ' ἀλλοφρονέοντα μετὰ σφίσιν εἷσαν ἄγοντες.
αὐτοὶ δ' οἰχόμενοι κόμισαν δέπας ἀμφικύπελλον.
πηλείδης δ' αἶψ' ἄλλα κατὰ τρίτα θῆκεν ἄεθλα
δεικνύμενος δαναοῖσι παλαισμοσύνης ἀλεγεινῆς,
τῷ μὲν νικήσαντι μέγαν τρίποδ' ἐμπυριβήτην,
τὸν δὲ δυωδεκάβοιον ἐνὶ σφίσι τῖον ἀχαιοί,
ἀνδρὶ δὲ νικηθέντι γυναῖκ' ἐς μέσον ἔθηκε.
πολλὰ δ' ἐπίστατο ἔργα, τῖον δέ ἑ τεσσαράβοιον,
στῆ δ' ὀρθὸς, καὶ μῦθον ἐν ἀργείοισιν ἔειπε,

τιμῆς, ἧς τέ μ' ἔοικε τετιμῆσθαι μετ' ἀχαιοὺς,
σοὶ δὲ θεοὶ τῶνδ' ἀντὶ χάριν μενοεικέα δοῖεν.
Ὣς φάτο, πηλεΐδης δὲ πολὺν καθ' ὅμιλον ἀχαιῶν
ᾤχετ' ἐπεὶ πάντ' αἶνον ἐπέκλυε νηλεΐδαο.
αὐτὰρ ὁ, πυγμαχίης ἀλεγεινῆς θῆκεν ἄεθλον,
ἡμίονον ταλαεργὸν ἄγων κατέδησ' ἐν ἀγῶνι
ἑξέτε' ἀδμήτην ἥτ' ἀλγίστη δαμάσασθαι,
τῷ δ' ἄρα νικηθέντι, τίθει δέπας ἀμφικύπελλον.
στῆ δ' ὀρθὸς καὶ μῦθον ἐν ἀργείοισιν ἔειπεν.
Ἀτρεΐδαι τε, καὶ ἄλλοι ἐϋκνήμιδες ἀχαιοί.
ἄνδρε δύω περὶ τῶνδε κελεύομεν ὥ περ ἀρίστω
πὺξ μάλ' ἀνασχομένω πεπληγέμεν, ᾧ δέ κ' ἀπόλλων
δώῃ καμμονίην, γνώωσι δὲ πάντες ἀχαιοί.
ἡμίονον ταλαεργὸν ἄγων, κλισίηνδε νεέσθω.
αὐτὰρ ὁ νικηθεὶς δέπας οἴσεται ἀμφικύπελλον.
Ὣς ἔφατ', ὤρνυτο δ' αὐτίκ' ἀνὴρ ἠΰς τε μέγας τε
εἰδὼς πυγμαχίης υἱὸς πανοπῆος ἐπειός.
ἅψατο δ' ἡμιόνου ταλαεργοῦ φώνησέν τε.
ἆσσον ἴτω, ὅς τις δέπας οἴσεται ἀμφικύπελλον,
ἡμίονον δ' οὔ φημί τιν' ἀξέμεν ἄλλον ἀχαιῶν
πυγμῇ νικήσαντ', ἐπεὶ εὔχομαι εἶναι ἄριστος,
ἦ οὐχ' ἅλις ὅττι μάχης ἐπιδεύομαι οὐδ' ἄρα πως ἦν
ἐν πάντεσσ' ἔργοισι δαήμονα φῶτα γενέσθαι.
ὧδε γὰρ ἐξερέω τὸ δὲ καὶ τετελεσμένον ἔσται
ἀντικρὺ χρόα τε ῥήξω, σύν τ' ὀστέ' ἀράξω.
κηδεμόνες δέ οἱ ἐνθάδ' ἀολλέες αὖθι μενόντων.
οἵ κέ μιν ἐξοίσουσιν ἐμῆς ὑπὸ χερσὶ δαμέντα.
Ὣς ἔφαθ', οἳ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ,
εὐρύαλος δέ οἱ οἶος ἀνίστατο ἰσόθεος φώς,

ἔσται ἐν ἀργείοισι δίδωμι δέ τοι τόδ' ἄεθλον
αὔτως· οὐ γὰρ πύξ γε μαχήσεαι οὐδὲ παλαίσεις,
οὐδ' ἔτ' ἀκοντιστὺν ἐνδύσεαι, οὐδὲ πόδεσσι
θεύσεαι, ἤδη γὰρ χαλεπὸν κατὰ γῆρας ἱκάνει.
Ὣς εἰπὼν ἐν χερσὶ τίθει, ὁ δ' ἐδέξατο χαίρων,
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα,
ναὶ δὴ ταῦτά γε πάντα τέκος κατὰ μοῖραν ἔειπες
οὐ γὰρ ἔτ' ἔμπεδα γυῖα φίλος πόδες οὐδέ τι χεῖρες
ὤμων ἀμφοτέρωθεν ἀπαΐσσονται ἐλαφραί,
εἴθ' ὣς ἡβώοιμι, βίη τέ μοι ἔμπεδος εἴη,
ὡς ὁπότε κρείοντ' ἀμαρυγκέα θάπτον ἐπειοὶ
βουπρασίῳ, παῖδες δ' ἔθεσαν βασιλῆος ἄεθλα,
ἔνθ' οὔ τις μοι ὁμοῖος ἀνὴρ γένετ' οὔτ' ἄρ' ἐπειῶν.
οὔτ' αὐτῶν πυλίων, οὔτ' αἰτωλῶν μεγαθύμων.
πὺξ μὲν ἐνίκησα κλυτομήδεα ἤνοπος υἱόν.
ἀγκαῖον δὲ πάλῃ πλευρώνιον ὅς μοι ἀνέστη,
ἴφικλον δὲ πόδεσσι παρέδραμον ἐσθλὸν ἐόντα.
δουρὶ δ' ὑπειρέβαλον φυλῆά τε καὶ πολύδωρον,
οἴοισίν μ' ἵπποισι παρήλασαν ἀκτορίωνε,
πλήθει πρόσθε βαλόντες ἀγασσάμενοι περὶ νίκης,
οὕνεκα δὴ τὰ μέγιστα παρ' αὐτόθι λείπετ' ἄεθλα.
οἳ δ' ἄρ' ἔσαν δίδυμοι, ὁ μὲν ἔμπεδον ἡνιόχευεν,
ἔμπεδον ἡνιόχευ', ὁ δ' ἄρα μάστιγι κέλευεν,
ὥς ποτ' ἔον, νῦν αὖτε νεώτεροι ἀντιοώντων
ἔργων τοιούτων, ἐμὲ δὲ χρὴ γήραϊ λυγρῷ
πείθεσθαι, τότε δ' αὖτε μετέπρεπον ἡρώεσσιν,
ἀλλ' ἴθι καὶ σὸν ἑταῖρον ἀέθλοισι κτέριζε,
τοῦτο δ' ἐγὼ πρόφρων δέχομαι, χαίρει δέ μοι ἦτορ.
ὥς μευ ἀεὶ μέμνησαι ἐνηέος οὐδέ σε λήθω

τώ τοι ἐπιτλήτω κραδίη, ἵππον δέ τοι αὐτὸς
δώσω τὴν ἀρόμην, εἰ καὶ νύ κεν οἴκοθεν ἄλλο
μεῖζον ἀπαιτήσειας ἄφαρ κέ τοι αὐτίκα δοῦναι
βουλοίμην ἢ σοί γε διοτρεφὲς ἤματα πάντα
ἐκ θυμοῦ πεσέειν καὶ δαίμοσιν εἶναι ἀλιτρός.
ἦ ῥα καὶ ἵππον ἄγων μεγαθύμου νέστορος υἱὸς
ἐν χείρεσσι τίθει μενελάου, τοῖο δὲ θυμὸς
ἰάνθη, ὡς εἴ τε περὶ σταχύεσσιν ἐέρση
ληΐου ἀλδήσκοντος ὅτε φρίσσουσιν ἄρουραι·
ὣς ἄρα σοὶ μενέλαε μετὰ φρεσὶ θυμὸς ἰάνθη.
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα.
ἀντίλοχε, νῦν μέν τοι ἐγὼν ὑποείξομαι αὐτὸς
χωόμενος ἐπεὶ οὔ τι παρήορος οὐδ' ἀεσίφρων
ἦσθα πάρος, νῦν αὖτε νόον νίκησε νεοίη.
βέλτερον αὖτ' ἀλέασθαι ἀμείνονας ἠπεροπεύειν,
οὐ γάρ κέν με τάχ' ἄλλος ἀνὴρ παρέπεισεν ἀχαιῶν.
ἀλλὰ σὺ γὰρ δὴ πόλλ' ἔπαθες καὶ πόλλ' ἐμόγησας
σός τε πατὴρ ἀγαθὸς καὶ ἀδελφεὸς εἵνεκ' ἐμεῖο.
τώ τοι λισσομένῳ ἐπιπείθομαι, ἠδὲ καὶ ἵππον
δώσω ἐμήν περ ἐοῦσαν, ἵνα γνώωσι καὶ οἵδε,
ὡς ἐμὸς οὔποτε θυμὸς ὑπερφίαλος καὶ ἀπηνής.
ἦ ῥα, καὶ ἀντιλόχοιο νοήμονι δῶκεν ἑταίρῳ.
ἵππον ἄγειν, ὁ δ' ἔπειτα λέβηθ' ἕλε παμφανόωντα.
μηριόνης δ' ἀνάειρε δύο χρυσοῖο τάλαντα
τέτρατος, ὡς ἔλασεν. πέμπτον δ' ὑπελείπετ' ἄεθλον
ἀμφίθετος φιάλη τὴν νέστορι δῶκεν ἀχιλλεὺς,
ἀργείων ἀν' ἀγῶνα φέρων, καὶ ἔειπε παραστάς,
τῆ νῦν καὶ σοὶ τοῦτο γέρον κειμήλιον ἔστω,
πατρόκλοιο τάφου μνῆμ' ἔμμεναι, οὐ γὰρ ἔτ' αὐτὸν

ἀμφιδινηται, πολέος δέ οἱ ἄξιος ἔσαι.
ὣς φάτο, καὶ αὐτομέδοντα φίλον ἐκέλευσεν ἑταῖρον,
οἰσέμεναι κλισίηθεν, ὁ δ' ᾤχετο καί οἱ ἔνεικεν.
εὐμήλῳ δ' ἐν χερσὶ τίθει, ὁ δ' ἐδέξατο χαίρων.
τοῖσι δὲ καὶ μενέλαος ἀνίστατο θυμὸν ἀχεύων,
ἀντιλόχῳ ἄμοτον κεχολωμένος, ἐν δ' ἄρα κῆρυξ
χερσὶ σκῆπτρον ἔθηκε, σιωπῆσαι τ' ἐκέλευσεν
ἀργείους ὁ δ' ἔπειτα μετηύδα ἰσόθεος φώς,
ἀντίλοχε, πρόσθεν πεπνυμένε ποῖον ἔρεξας;
ἤσχυνας μὲν ἐμὴν ἀρετὴν βλάψας δέ μοι ἵππους,
τοὺς σοὺς πρόσθε βαλὼν οἵ τοι πολὺ χείρονες ἦσαν.
ἀλλ' ἄγετ' ἀργείων ἡγήτορες ἠδὲ μέδοντες,
ἐς μέσον ἀμφοτέροισι δικάσσατε μηδ' ἐπ' ἀρωγῇ.
μήποτέ τις εἴπῃσιν ἀχαιῶν χαλκοχιτώνων.
ἀντίλοχον ψεύδεσσι βιησάμενος μενέλαος,
οἴχεται ἵππον ἄγων, ὅτι οἱ πολὺ χείρονες ἦσαν
ἵπποι, αὐτὸς δὲ κρείσσων ἀρετῇ τε βίῃ τε.
εἰ δ' ἄγ' ἐγὼν αὐτὸς δικάσω, καί μ' οὔτινα φημὶ
ἄλλον ἐπιπλήξειν δαναῶν, ἰθεῖα γὰρ ἔσαι
ἀντίλοχ' εἰ δ' ἄγε δεῦρο διοτρεφὲς ἣ θέμις ἐστί,
στὰς ἵππων προπάροιθε καὶ ἅρματος, αὐτὰρ ἱμάσθλην
χερσὶν ἔχε ῥαδινὴν, ἧπερ τὸ πρόσθεν ἔλαυνες.
ἵππων ἁψάμενος, γαιήοχον ἐννοσίγαιον
ὄμνυθι, μὴ μὲν ἑκὼν τὸ ἐμὸν δόλῳ ἅρμα πεδῆσαι.
τὸν δ' αὖτ' ἀντίλοχος πεπνυμένος ἀντίον ηὔδα.
ἄνσχεο νῦν πολλὸν γὰρ ἔγωγε νεώτερός εἰμι
σεῖο ἄναξ μενέλαε, σὺ δὲ πρότερος καὶ ἀρείων,
,, οἶσθ' οἷαι νέου ἀνδρὸς ὑπερβασίαι τελέθουσι.
,, κραιπνότερος μὲν γάρ τε νόος, λεπτὴ δέ τε μῆτις.

ἕλκων ἅρματα καλὰ, ἐλαύνων πρόσσοθεν ἵππους.
τὸν δὲ ἰδὼν ὤκτειρε ποδάρκης δῖος ἀχιλλεύς.
στὰς δ' ἐν ἀργείοισιν ἔπεα πτερόεντ' ἀγόρευε.
λοῖσθος ἀνὴρ ὤριστος ἐλαύνει μώνυχας ἵππους,
ἀλλ' ἄγε δή οἱ δῶμεν ἄεθλιον ὡς ἐπιεικὲς
δεύτερ', ἀτὰρ τὰ πρῶτα φερέσθω τυδέος υἱός.
Ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἐπῄνεον ὡς ἐκέλευε.
καί νύ κεν οἱ πόρεν ἵππον, ἐπῄνησαν γὰρ ἀχαιοί,
εἰ μὴ ἄρ' ἀντίλοχος μεγαθύμου νέστορος υἱὸς,
πηλείδην ἀχιλῆα δίκῃ ἠμείψατ' ἀναστάς.
Ὦ ἀχιλεῦ μάλα τοι κεχολώσομαι αἴ κε τελέσσῃς
τοῦτο ἔπος, μέλλεις γὰρ ἀφαιρήσεσθαι ἄεθλον.
τὰ φρονέων ὅτι οἱ βλάβεν ἅρματα καὶ ταχέ' ἵππω.
αὐτός τ' ἐσθλὸς ἐών, ἀλλ' ὤφελεν ἀθανάτοισιν
εὔχεσθαι, τό κεν οὔτι πανύστατος ἦλθε διώκων.
εἰ δέ μιν οἰκτείρεις καί τοι φίλος ἔπλετο θυμῷ,
ἔστι τοι ἐν κλισίῃ χρυσὸς πολὺς ἔστι δὲ χαλκὸς
καὶ πρόβατ' εἰσὶ δέ τοι δμωαὶ, καὶ μεῖζον ἄεθλον,
τῶν οἱ ἔπειτ' ἀνελὼν δόμεναι καὶ μεῖζον ἄεθλον,
ἠὲ καὶ αὐτίκα νῦν, ἵνα σ' αἰνήσωσιν ἀχαιοί.
τὴν δ' ἐγὼ οὐ δώσω, περὶ δ' αὐτῆς πειρηθήτω
ἀνδρῶν ὅς κε θέλῃσιν ἐμοὶ χείρεσσι μάχεσθαι.
Ὣς φάτο, μείδησεν δὲ ποδάρκης δῖος ἀχιλλεύς,
χαίρων ἀντιλόχῳ ὅτι οἱ φίλος ἦεν ἑταῖρος,
καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα.
ἀντίλοχ' εἰ μὲν δή με κελεύεις οἴκοθεν ἄλλο
εὐμήλῳ ἐπιδοῦναι, ἐγὼ δὲ καὶ τὸ τελέσσω,
δώσω οἱ θώρηκα τὸν ἀστεροπαῖον ἀπηύρων
χάλκεον, ᾧ πέρι χεῦμα φαεινοῦ κασσιτέροιο

ἅρματα δὲ χρυσῷ πεπυκασμένα, κασσιτέρῳ τε
ἵπποις ὠκυπόδεσσιν ἐπέτρεχον, οὐδέ τι πολλὴ
γίγνετ' ἐπισσώτρων ἁρματροχιὴ κατόπισθεν
ἐν λεπτῇ κονίῃ, τὼ δὲ σπεύδοντε πετέσθην.
στῆ δὲ μέσῳ ἐν ἀγῶνι πολὺς δ' ἀνεκήκιεν ἱδρὼς
ἵππων ἔκ τε λόφων καὶ ἀπὸ στέρνοιο χαμᾶζε.
αὐτὸς δ' ἐκ δίφροιο χαμαὶ θόρε παμφανόωντος,
κλῖνε δ' ἄρα μάστιγα ποτὶ ζυγὸν οὐδὲ μάτησεν
ἴφθιμος σθένελος, ἀλλ' ἐσσυμένως λάβ' ἄεθλον.
δῶκε δ' ἄγειν ἑτάροισιν ὑπερθύμοισι γυναῖκα.
καὶ τρίποδ' ὠτώεντα φέρειν, ὃ δ' ἔλυεν ὑφ' ἵππους.
τῷ δ' ἄρ' ἐπ' ἀντίλοχος νηλήϊος ἤλασεν ἵππους,
κέρδεσιν οὔ τι τάχει γε παραφθάμενος μενέλαον.
ἀλλὰ καὶ ὣς μενέλαος ἔχ' ἐγγύθεν ὠκέας ἵππους.
ὅσσον δὲ τροχοῦ ἵππος ἀφίσταται, ὅς ῥά τ' ἄνακτα
ἕλκῃσιν πεδίοιο τιταινόμενος σὺν ὄχεσφιν.
τοῦ μέν τε ψαύουσιν ἐπισσώτρου τρίχες ἄκραι
οὐραῖαι, ὃ δέ τ' ἄγχι μάλα τρέχει οὐδέ τι πολλὴ
χώρη μεσσηγὺς πολέος πεδίοιο θέοντος.
τόσσον δὴ μενέλαος ἀμύμονος ἀντιλόχοιο
λείπετ', ἀτὰρ τὰ πρῶτα καὶ ἐς δίσκουρα λέλειπτο.
ἀλλά μιν αἶψα κίχανεν, ὀφέλλετο γὰρ μένος ἠῢ
ἵππου τῆς ἀγαμεμνονέης καλλίτριχος αἴθης.
εἰ δέ κ' ἔτι προτέρω γένετο δρόμος ἀμφοτέροισι.
τώ κέν μιν παρέλασσ' οὐδ' ἀμφήριστον ἔθηκεν.
αὐτὰρ μηριόνης θεράπων ἐῢς ἰδομενῆος.
λείπετ' ἀγακλῆος μενελάου δουρὸς ἐρωήν.
βάρδιστοι μὲν γάρ οἱ ἔσαν καλλίτριχες ἵπποι.
ἥκιστος δ' ἦν αὐτὸς ἐλαυνέμεν ἅρμ' ἐν ἀγῶνι.
υἱὸς δ' ἀδμήτοιο πανύστατος ἤλυθεν ἄλλων.

ἕλκων

τὸν δ' αἰσχρῶς ἐνένιπεν ὀϊλῆος ταχὺς αἴας
ἰδομενεῦ, τί πάρος λαβρεύεαι, αἱ δέ τ' ἄνευθεν
ἵπποι ἀερσίποδες πολέος πεδίοιο δίενται.
οὔτε νεώτατός ἐσσι μετ' ἀργείοισι τοσοῦτον.
οὔτε τοι ὀξύτατον κεφαλῆς ἐκδέρκεται ὄσσε.
ἀλλ' αἰεὶ μύθοις λαβρεύεαι, οὐδέ τί σε χρὴ
λαβραγόρην ἔμεναι, πάρα γὰρ καὶ ἀμείνονες ἄλλοι
ἵπποι δ' αὐταὶ ἔασι παροίτεραι αἳ τὸ πάρος περ
εὐμήλου ἐν δ' αὐτὸς ἔχων εὔληρα βέβηκε.
Τὸν δὲ χολωσάμενος κρητῶν ἀγὸς ἀντίον ηὔδα,
αἶαν νεῖκος ἄριστε, κακοφραδὲς, ἄλλα τε πάντα
δεύεαι ἀργείων ὅτι τοι νόος ἐστὶν ἀπηνής.
δεῦρο νῦν ἢ τρίποδος περιδώμεθον, ἠὲ λέβητος.
ἵστορα δ' ἀτρείδην ἀγαμέμνονα θείομεν ἄμφω.
ὁππότεροι πρόσθ' ἵπποι, ἵνα γνοίης ἀποτίνων.
Ὣς ἔφατ', ὤρνυτο δ' αὐτίκ' ὀϊλῆος ταχὺς αἴας.
χωόμενος χαλεποῖσιν ἀμείψασθαι ἐπέεσσι.
καί νύ κε δὴ προτέρω ἔτ' ἔρις γένετ' ἀμφοτέροισιν,
εἰ μὴ ἀχιλλεὺς αὐτὸς ἀνίστατο, καὶ φάτο μῦθον.
Μηκέτι νῦν χαλεποῖσιν ἀμείβεσθον ἐπέεσσιν
αἶαν ἰδομενεῦ τε κακοῖς, ἐπεὶ οὐδὲ ἔοικε.
καὶ δ' ἄλλῳ νεμεσᾶτον, ὅ τις τοιαῦτά γε ῥέζοι,
ἀλλ' ὑμεῖς ἐν ἀγῶνι καθήμενοι, εἰσοράασθε
ἵππους, οἱ δὲ τάχ' αὐτοὶ ἐπειγόμενοι περὶ νίκης
ἐνθάδ' ἐλεύσονται, τότε δὲ γνώσεσθε ἕκαστος
ἵππους ἀργείων. οἱ δεύτεροι, οἱ τὰ πάροιθεν.
Ὣς φάτο τυδείδης δὲ μάλα σχεδὸν ἦλθε διώκων,
μάστιγι δ' αἰὲν ἔλαυνε κατωμαδὸν οἱ δέ οἱ ἵπποι
ὑψόσ' ἀειρέσθην ῥίμφα πρήσσοντε κέλευθον.
αἰεὶ δ' ἡνίοχον κονίης ῥαθάμιγγες ἔβαλλον.

μή μοι ἐρύκεσθον μηδ' ἵστατον, ἀχνυμένω κῆρ·
φθίσονται τούτοισι πόδες καὶ γοῦνα καμόντα,
ἢ ὑμῖν· ἄμφω γὰρ ἀτέμβονται νεότητος.
Ὣς ἔφαθ'· οἱ δ' ἄνακτος ὑποδείσαντες ὁμοκλήν·
μᾶλλον ἐπιδραμέτην, τάχα δέ σφισιν ἀγχι γένοντο.
ἀργεῖοι δ' ἐν ἀγῶνι καθήμενοι ἐσορόωντο
ἵππους, τοὶ δὲ πέτοντο κονίοντες πεδίοιο.
πρῶτος δ' ἰδομενεὺς κρητῶν ἀγὸς ἐφράσαθ' ἵππους,
ἧστο γὰρ ἐκτὸς ἀγῶνος ὑπέρτατος ἐν περιωπῇ,
τοῖο δ' ἄνευθεν ἐόντος ὁμοκλητῆρος ἀκούσας
ἔγνω, φράσσατο δ' ἵππον ἀριπρεπέα προὔχοντα,
ὃς τὸ μὲν ἄλλο τόσον φοῖνιξ ἦν, ἐν δὲ μετώπῳ
λευκὸν σῆμ' ἐτέτυκτο περίτροχον ἠΰτε μήνη,
στῆ δ' ὀρθὸς καὶ μῦθον ἐν ἀργείοισιν ἔειπεν.
Ὦ φίλοι ἀργείων ἡγήτορες, ἠδὲ μέδοντες,
οἶος ἐγὼν ἵππους αὐγάζομαι ἦε καὶ ὑμεῖς
ἄλλοι μοι δοκέουσι παροίτεροι ἔμμεναι ἵπποι,
ἄλλος δ' ἡνίοχος ἰνδάλλεται, αἱ δέ που αὐτοῦ
ἔβλαβεν ἐν πεδίῳ, αἳ κεῖσέ γε φέρτεραι ἦσαν,
ἤτοι γὰρ τὰς πρῶτα ἴδον περὶ τέρμα βαλούσας,
νῦν δ' οὔπω δύναμαι ἰδέειν, πάντῃ δέ μοι ὄσσε
τρωϊκὸν ἂμ πεδίον παπταίνετον ἐσορόωντι,
ἠὲ τὸν ἡνίοχον φύγον ἡνία, οὐδὲ δυνάσθη
εὖ σχεθέειν περὶ τέρμα καὶ οὐκ ἐτύχησεν ἑλίξας,
ἔνθα μιν ἐκπεσέειν ὀΐω σύν θ' ἅρματα ἆξαι.
αἱ δ' ἐξηρώησαν, ἐπεὶ μένος ἔλλαβε θυμόν.
ἀλλὰ ἴδεσθε καὶ ὔμμες ἀνασταδόν, οὐ γὰρ ἔγωγε
εὖ διαγινώσκω, δοκέει δέ μοι ἔμμεναι ἀνὴρ·
αἰτωλὸς γενεήν, μετὰ δ' ἀργείοισιν ἀνάσσει·
τυδέος ἱπποδάμου υἱὸς κρατερὸς διομήδης.

αἴκ' ἀποκηδήσαντε φερώμεθα χεῖρον ἄεθλον.
ἀλλ' ἐφομαρτεῖτον, καὶ σπεύδετον ὅττι τάχιστα·
ταῦτα δ' ἐγὼν αὐτὸς τεχνήσομαι, ἠδὲ νοήσω,
στεινωπῷ ἐν ὁδῷ παραδύμεναι, οὐδέ με λήσει.
Ὣς ἔφαθ'· οἱ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν
μᾶλλον ἐπιδραμέτην ὀλίγον χρόνον, αἶψα δ' ἔπειτα
στεῖνος ὁδοῦ κοίλης ἴδεν ἀντίλοχος μενεχάρμης.
ῥωχμὸς ἔην γαίης ᾗ χειμέριον ἀλὲν ὕδωρ,
ἐξέρρηξεν ὁδοῖο, βάθυνε δὲ χῶρον ἅπαντα,
τῇ ῥ' εἶχεν μενέλαος ἁμαρτοχίας ἀλεείνων.
ἀντίλοχον δὲ παρατρέψας ἔχε μώνυχας ἵππους,
ἐκτὸς ὁδοῦ, ὀλίγον δὲ παρακλίνας ἐδίωκεν.
ἀτρείδης δ' ἔδεισε, καὶ ἀντιλόχῳ ἐγεγώνει,
ἀντίλοχ', ἀφραδέως ἱππάζεαι. ἀλλ' ἄνεχ' ἵππους,
στεινωπὸς γὰρ ὁδός, τάχα δ' εὐρυτέρη παρελάσσαι,
μή πως ἀμφοτέρους δηλήσεαι, ἅρματι κύρσας.
Ὣς ἔφατ', ἀντίλοχος δ' ἔτι καὶ πολὺ μᾶλλον ἔλαυνε,
κέντρῳ ἐπισπέρχων, ὡς οὐκ ἀΐοντι ἐοικώς,
ὅσσα δὲ δίσκου οὖρα κατ' ὠμαδίοιο πέλονται
ὅν τ' αἰζηὸς ἀφῆκεν ἀνὴρ πειρώμενος ἥβης.
τόσσον ἐπιδραμέτην. αἱ δ' ἠρώησαν ὀπίσσω
ἀτρείδεω· αὐτὸς γὰρ ἑκὼν μεθέηκεν ἐλαύνειν,
μήπως συγκέρσειαν ὁδῷ ἐνὶ μώνυχες ἵπποι,
δίφρους ἀνστρέψειαν ἐϋπλεκέας, κατὰ δ' αὐτοὶ
ἐν κονίῃσι πέσοιεν, ἐπειγόμενοι περὶ νίκης
τὸν καὶ νεικείων προσέφη ξανθὸς μενέλαος,
ἀντίλοχ' οὔ τις σεῖο βροτῶν ὀλοώτερος ἄλλος,
ἔρρ' ἐπεὶ οὔ σ' ἔτυμόν γε φάμεν πεπνῦσθαι ἀχαιοί.
ἀλλ' οὐ μὰν οὐδ' ὧς ἄτερ ὅρκου οἴσῃ ἄεθλον.
Ὣς εἰπὼν, ἵπποισιν ἐκέκλετο φώνησέν τε.

ὃ μὴ τυδέος υἷι κοτέσατο φοῖβος ἀπόλλων
ὅς ῥά οἱ ἐκ χειρῶν ἔβαλεν μάστιγα φαεινήν,
τοῖο δ' ἀπ' ὀφθαλμῶν χύτο δάκρυα χωομένοιο,
οὕνεκα τὰς μὲν ὅρα ἔτι καὶ πολὺ μᾶλλον ἰούσας.
οἱ δὲ οἱ ἐβλάβησαν ἄνευ κέντροιο θέοντες.
οὐδ' ἄρ' ἀθηναίην ἐλεφηράμενος λάθ' ἀπόλλων
τυδείδην, μάλα δ' ὦκα μετέσσυτο ποιμένα λαῶν.
δῶκε δέ οἱ μάστιγα, μένος δ' ἵπποισιν ἐνῆκεν.
ἡ δὲ μετ' ἀδμίτου υἱὸν κοτέουσ' ἐβεβήκει.
ἵππειον δέ οἱ ἦξε θεὰ ζυγὸν, αἱ δέ οἱ ἵπποι
ἀμφὶς ὁδοῦ δραμέτην, ῥυμὸς δ' ἐπὶ γαῖαν ἐλύσθη.
αὐτὸς δ' ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθη.
ἀγκῶνάς τε περιδρύφθη, στόμα τε ῥῖνάς τε.
θρυλίχθη δὲ μέτωπον ἐπ' ὀφρύσι, τὼ δέ οἱ ὄσσε
δακρυόφιν πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.
τυδείδης δὲ παρατρέψας ἔχε μώνυχας ἵππους,
πολλὸν τῶν ἄλλων ἐξάλμενος, ἐν γὰρ ἀθήνη
ἵπποις ἧκε μένος, καὶ ἐπ' αὐτῷ κῦδος ἔθηκε.
τῷ δ' ἄρ' ἐπ' ἀτρείδης ἔχε ξανθὸς μενέλαος.
ἀντίλοχος δ' ἵπποισιν ἐκέκλετο πατρὸς ἑοῖο
ἔμβητον, καὶ σφῶϊ τιταίνετον ὅττι τάχιστα.
ἤτοι μὲν κείνοισιν ἐριζέμεν οὔτι κελεύω
τυδείδεω ἵπποισι δαΐφρονος, οἷσιν ἀθήνη
νῦν ὤρεξε τάχος καὶ ἐπ' αὐτῷ κῦδος ἔθηκεν.
ἵππους δ' ἀτρείδαο κιχάνετε μηδὲ λίπησθον
καρπαλίμως, μὴ σφῶϊν ἐλεγχείην καταχεύῃ
αἴθη θῆλυς ἐοῦσα. τίη λίπεσθε φέριστοι,
ὧδε γὰρ ἐξερέω καὶ μὴν τετελεσμένον ἔσται.
οὐ σφῶϊν κομιδὴ παρὰ νέστορι ποιμένι λαῶν
ἔσσεται, αὐτίκα δ' ὔμμε κατακτενεῖ ὀξέϊ χαλκῷ.

πάλλ᾽ ἀχιλεύς, ἐκ δὲ κλῆρος θόρε νεστορίδαο
ἀντιλόχου, μετὰ τόν δ᾽ ἔλαχε κρείων εὔμηλος·
τῷ δ᾽ ἄρ᾽ ἐπ᾽ ἀτρείδης δουρικλυτὸς μενέλαος·
τῷ δ᾽ ἐπὶ μηριόνης λάχ᾽ ἐλαυνέμεν, ὕστατος αὖτε
τυδείδης ὄχ᾽ ἄριστος ἐὼν λάχ᾽ ἐλαυνέμεν ἵππους·
στὰν δὲ μεταστοιχί, σήμηνε δὲ τέρματ᾽ ἀχιλλεύς,
τηλόθεν ἐν λείῳ πεδίῳ, παρὰ δὲ σκοπὸν εἷσεν
ἀντίθεον φοίνικα ὀπάονα πατρὸς ἑοῖο·
ὡς μεμνέωτο δρόμου καὶ ἀληθείην ἀποείποι,
οἱ δ᾽ ἅμα πάντες ἐφ᾽ ἵπποισιν μάστιγας ἄειραν,
πέπληγόν θ᾽ ἱμᾶσιν, ὁμόκλησάν τ᾽ ἐπέεσσιν
ἐσσυμένως, οἱ δ᾽ ὦκα διέπρησσον πεδίοιο,
νόσφι νεῶν ταχέως, ὑπὸ δὲ στέρνοισι κονίη
ἵστατ᾽ ἀειρομένη ὥς τε νέφος ἠὲ θύελλα·
χαῖται δ᾽ ἐρρώοντο μετὰ πνοιῇς ἀνέμοιο,
ἅρματα δ᾽ ἄλλοτε μὲν χθονὶ πίλνατο πουλυβοτείρῃ·
ἄλλοτε δ᾽ ἀΐξασκε μετήορα, τοὶ δ᾽ ἐλατῆρες
ἕστασαν ἐν δίφροισι, πάτασσε δὲ θυμὸς ἑκάστου
νίκης ἱεμένων, κέκλοντο δὲ οἷσιν ἕκαστος
ἵπποις, οἱ δ᾽ ἐπέτοντο κονίοντες πεδίοιο,
ἀλλ᾽ ὅτε δὴ πύματον τέλεον δρόμον ὠκέες ἵπποι
ἂψ ἐφ᾽ ἁλὸς πολιῆς, τότε δὴ ἀρετή γ᾽ ἑκάστου
φαίνετ᾽, ἄφαρ δ᾽ ἵπποισι τάθη δρόμος, ὦκα δ᾽ ἔπειτα
αἱ φηρητιάδαο ποδώκεες ἔκφερον ἵπποι,
τὰς δὲ μετεξέφερον διομήδεος ἄρσενες ἵπποι
τρώϊοι οὐδέ τι πολλὸν ἄνευθ᾽ ἔσαν, ἀλλὰ μάλ᾽ ἐγγύς·
αἰεὶ γὰρ δίφρου ἐπιβησομένοισιν ἐΐκτην,
πνοιῇ δ᾽ εὐμήλοιο μετάφρενον εὐρέε τ᾽ ὤμω
θέρμετ᾽· ἐπ᾽ αὐτῷ γὰρ κεφαλὰς καταθέντε πετέσθην.
καί νύ κεν ἢ παρέλασσ᾽ ἢ ἀμφήριστον ἔθηκεν,

αἰεὶ τέρμ' ὁρόων στρέφει ἐγγύθεν, οὐδέ ἑ λήθει,
ὅππως τὸ πρῶτον τανύσῃ βοέοισιν ἱμᾶσιν,
ἀλλ' ἔχει ἀσφαλέως καὶ τὸν προὔχοντα δοκεύει.
σῆμα δέ τοι ἐρέω μάλ' ἀριφραδές, οὐδέ σε λήσει.
ἕστηκε ξύλον αὖον ὅσον τ' ὄργυι' ὑπὲρ αἴης.
ἢ δρυὸς ἢ πεύκης, τὸ μὲν οὐ καταπύθεται ὄμβρῳ,
λᾶε δὲ τοῦ ἑκάτερθεν ἐρηρέδαται δύο λευκὼ,
ἐν ξυνοχῇσιν ὁδοῦ, λεῖος δ' ἱππόδρομος ἀμφίς,
ἤ τευ σῆμα βροτοῖο πάλαι κατατεθνειῶτος.
ἢ τό γε νύσσα τέτυκτο ἐπὶ προτέρων ἀνθρώπων,
καὶ νῦν τέρματ' ἔθηκε ποδάρκης δῖος ἀχιλλεύς.
τῷ σὺ μάλ' ἐγχρίμψας ἐλάαν σχεδὸν ἅρμα καὶ ἵππους
αὐτὸς δὲ κλινθῆναι ἐϋπλέκτῳ ἐνὶ δίφρῳ,
ἦκ' ἐπ' ἀριστερὰ τοῖιν, ἀτὰρ τὸν δεξιὸν ἵππον
κένσαι ὁμοκλήσας, εἶξαί τέ οἱ ἡνία χερσίν,
ἐν νύσσῃ δέ τοι ἵππος ἀριστερὸς ἐγχριμφθήτω,
ὡς ἄν τοι πλήμνη γε δοάσσεται ἄκρον ἱκέσθαι
κύκλου ποιητοῖο λίθου δ' ἀλέασθαι ἐπαυρεῖν,
μήπως ἵππους τε τρώσῃς κατά θ' ἅρματα ἄξῃς,
χάρμα δὲ τοῖς ἄλλοισιν, ἐλεγχείη δὲ σοὶ αὐτῷ
ἔσσεται. ἀλλὰ φίλος φρονέων πεφυλαγμένος εἶναι.
εἰ γάρ κ' ἐν νύσσῃ γε παρεξελάσῃσθα διώκων,
οὐκ ἔσθ' ὅς κέ σ' ἕλῃσι μετάλμενος, οὐδὲ παρέλθοι.
οὐδ' εἴ κεν μετόπισθεν ἀρείονα δῖον ἐλαύνοι
ἀδρήστου ταχὺν ἵππον ὃς ἐκ θεόφιν γένος ἦεν,
ἢ τοὺς λαομέδοντος, οἳ ἐνθάδε τέτραφεν ἐσθλοί.

Ως εἰπὼν νέστωρ νηλήϊος ἂψ ἐνὶ χώρῃ
ἕζετ' ἐπεὶ ᾧ παιδὶ ἑκάστου πείρατ' ἔειπε.
μηριόνης δ' ἄρα πέμπτος ἐΰτριχας ὡπλίσαθ' ἵππους.
ἂν δ' ἔβαν ἐς δίφρους, ἐν δὲ κλήρους ἐβάλοντο.

τῷ δ' ἄρ' ἐπ' ἀτρείδης ὦρτο ξανθὸς μενέλαος
διογενὴς, ὑπὸ δὲ ζυγὸν ἤγαγεν ὠκέας ἵππους.
αἴθην τὴν ἀγαμεμνονέην, τὸν ἑόν τε πόδαργον.
τὴν ἀγαμέμνονι δῶκ' ἀγχισιάδης ἐχέπωλος.
δῶρ' ἵνα μή οἱ ἕποιθ' ὑπὸ ἴλιον ἠνεμόεσσαν,
ἀλλ' αὐτοῦ τέρποιτο μένων, μέγα γάρ οἱ ἔδωκε
ζεὺς ἄφενος, ναῖεν δ' ὅγ' ἐν εὐρυχόρῳ σικυῶνι.
τὴν πόθ' ὑπὸ ζυγὸν ἦγε μέγα δρόμου ἰσχανόωσαν.
ἀντίλοχος δὲ τέταρτος ἐΰτριχας ὡπλίσαθ' ἵππους.
νέστορος ἀγλαὸς υἱὸς ὑπερθύμοιο ἄνακτος
τοῦ νηληϊάδαο, πυληγενέες δέ οἱ ἵπποι
ὠκύποδες φέρον ἅρμα, πατὴρ δέ οἱ ἄγχι παραστὰς
μυθεῖτ' εἰς ἀγαθὰ φρονέων νοέοντι καὶ αὐτῷ.
ἀντίλοχ' ἤτοι μέν σε νέον περ ἐόντ' ἐφίλησαν
ζεύς τε ποσειδάων τε καὶ ἱπποσύνας ἐδίδαξαν
παντοίας, τῷ καί σε διδασκέμεν οὔ τι μάλα χρεώ.
οἶσθα γὰρ εὖ περὶ τέρμαθ' ἑλισσέμεν, ἀλλά τοι ἵπποι
βάρδιστοι θείειν, τῷ τ' οἴω λοίγι' ἔσεσθαι.
τῶν δ' ἵπποι μὲν ἔασιν ἀφάρτεροι, οὐδὲ μὲν αὐτοὶ
πλείονα ἴσασι σέθεν αὐτοῦ μητίσασθαι,
ἀλλ' ἄγε δὴ σὺ φίλος μῆτιν ἐμβάλλεο θυμῷ
παντοίην, ἵνα μή σε παρεκπροφύγῃσιν ἄεθλα.
μήτι τοι δρυτόμος μέγ' ἀμείνων, ἠὲ βίηφι.
μήτι δ' αὖτε κυβερνήτης ἐνὶ οἴνοπι πόντῳ
νῆα θοὴν ἰθύνει ἐρεχθομένην ἀνέμοισι.
μήτι δ' ἡνίοχος περιγίνεται ἡνιόχοιο,
ἀλλ' ὃς μέν θ' ἵπποισι καὶ ἅρμασιν οἷσι πεποιθὼς.
ἀφραδέως ἐπὶ πολλὸν ἑλίσσεται ἔνθα καὶ ἔνθα,
ἵπποι δὲ πλανόωνται ἀνὰ δρόμον, οὐδὲ κατίσχει.
ὃς δέ κε κέρδεα εἰδῇ ἐλαύνων ἥσσονας ἵππους,

Θῆκε γυναῖκα ἄγεσθαι ἀμύμονα ἔργ' εἰδυῖαν,
καὶ τρίποδ' ὠτώεντα δύω καὶ εἰκοσίμετρον
τῷ πρώτῳ, ἀτὰρ αὖ τῷ δευτέρῳ ἵππον ἔθηκεν
ἑξέτε' ἀδμήτην βρέφος ἡμίονον κυέουσαν.
αὐτὰρ τῷ τριτάτῳ ἄπυρον κατέθηκε λέβητα
καλὸν τέσσαρα μέτρα κεχανδότα λευκὸν ἔτ' αὔτως.
τῷ δὲ τετάρτῳ θῆκε δύο χρυσοῖο τάλαντα.
πέμπτῳ δ' ἀμφίθετον φιάλην ἀπύρωτον ἔθηκεν
στῆδ' ὀρθὸς, καὶ μῦθον ἐν ἀργείοισιν ἔειπεν.
ἀτρείδη τε, καὶ ἄλλοι ἐϋκνήμιδες ἀχαιοί,
ἱππῆας τάδ' ἄεθλα δεδεγμένα κεῖτ' ἐν ἀγῶνι.
εἰ μὲν νῦν ἐπὶ ἄλλῳ ἀεθλεύοιμεν ἀχαιοί.
ἦτ' ἂν ἐγὼ τὰ πρῶτα λαβὼν κλισίην δὲ φεροίμην.
ἴστε γὰρ ὅσον ἐμοὶ ἀρετῇ περιβάλλετον ἵπποι,
ἀθάνατοί τε γάρ εἰσι, ποσειδάων δ' ἔπορ' αὐτοὺς
πατρὶ ἐμῷ πηλῆϊ, ὃ δ' αὖτ' ἐμοὶ ἐγγυάλιξεν.
ἀλλ' ἤτοι μὲν ἐγὼ μενέω, καὶ μώνυχες ἵπποι.
τοίου γὰρ σθένος ἐσθλὸν ἀπώλεσαν ἡνιόχοιο
ἠπίου, ὃς σφῶϊν μάλα πολλάκις ὑγρὸν ἔλαιον
χαιτάων κατέχευε λοέσσας ὕδατι λευκῷ.
τὸν τώγ' ἑσταότες πενθείετον, οὔδεϊ δέ σφιν
χαῖται ἐρηρέδαται, τὼ δ' ἕστατον ἀχνυμένω κῆρ.
ἄλλοι δὲ στέλλεσθε κατὰ στρατὸν ὅς τις ἀχαιῶν
ἵπποισίν τε πέποιθε καὶ ἅρμασι κολλητοῖσιν.
Ὣς φάτο πηλείδης, ταχέες δ' ἱππῆες ἔγερθεν.
ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν εὔμηλος.
ἀδμήτου φίλος υἱὸς ὃς ἱπποσύνῃ ἐκέκαστο.
τῷ δ' ἐπὶ τυδείδης ὦρτο κρατερὸς διομήδης,
ἵππους δὲ τρωοὺς ὕπαγε ζυγὸν οὕς ποτ' ἀπηύρα
αἰνείαν, ἀτὰρ αὐτὸν ὑπεξεσάωσεν ἀπόλλων.

οἱ δ' ἀμφ' ἀτρείωνα ἀολλέες ἠγερέθοντο.
τῶν μιν ἐπερχομένων ὅμαδος καὶ δοῦπος ἔγειρεν·
ἕζετο δ' ὀρθωθεὶς καί σφεας πρὸς μῦθον ἔειπεν.
Ἀτρείδη τε καὶ ἄλλοι ἀριστῆες παναχαιῶν,
πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσατ' αἴθοπι οἴνῳ
πᾶσαν, ὁπόσσον ἐπέσχε πυρὸς μένος, αὐτὰρ ἔπειτα.
ὀστέα πατρόκλοιο μενοιτιάδαο λέγωμεν,
εὖ διαγινώσκοντες, ἀριφραδέα δὲ τέτυκται.
ἐν μέσσῃ γὰρ ἔκειτο πυρῇ, τοὶ δ' ἄλλοι ἄνευθεν
ἐσχατιῇ καίοντ' ἐπιμὶξ ἵπποι τε καὶ ἄνδρες.
καὶ τὰ μὲν ἐν χρυσέῃ φιάλῃ καὶ δίπλακι δημῷ
θείομεν, εἰσόκεν αὐτὸς ἐγὼ ἄϊδι κεύθωμαι,
τύμβον δ' οὐ μάλα πολλὸν ἐγὼ πονέεσθαι ἄνωγα.
ἀλλ' ἐπιεικέα τοῖον ἔπειτα δὲ καὶ τὸν ἀχαιοὶ
εὐρύντ' ὑψηλόντε τιθήμεναι, οἵ κεν ἐμεῖο
δεύτεροι ἐν νήεσσι πολυκληῗσι λίπησθε.
Ὣς ἔφαθ', οἱ δ' ἐπίθοντο ποδώκεϊ πηλείωνι.
πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσαν αἴθοπι οἴνῳ.
ὅσσον ἐπιφλὸξ ἦλθε, βαθεῖα δὲ κάππεσε τέφρη.
κλαίοντες δ' ἑτάροιο ἐνηέος ὀστέα λευκά,
ἄλλεγον ἐς χρυσέην φιάλην, καὶ δίπλακα δημόν,
ἐν κλισίῃσι δὲ θέντες ἑανῷ λιτὶ κάλυψαν,
τορνώσαντο δὲ σῆμα θεμείλιά τε προβάλοντο
ἀμφὶ πυρήν. εἶθαρ δὲ χυτὴν ἐπὶ γαῖαν ἔχευαν,
χεύαντες δὲ τὸ σῆμα πάλιν κίον, αὐτὰρ ἀχιλλεύς.
αὐτοῦ λαὸν ἔρυκε καὶ ἵζανεν εὐρὺν ἀγῶνα.
νηῶν δ' ἔκφερ' ἄεθλα λέβητάς τε τρίποδάς τε.
ἵππους θ' ἡμιόνους τε βοῶν τ' ἴφθιμα κάρηνα,
ἠδὲ γυναῖκας ἐϋζώνους, πολιόν τε σίδηρον,
ἱππεῦσι μὲν πρῶτα ποδώκεσιν ἀγλά' ἄεθλα

πάντες ἀνήϊξαν, κάλεόν τέ μιν εἰς ἓ ἕκαστος·
ἡ δ' αὖτ' ἕζεσθαι μὲν ἀνήνατο, εἶπε δὲ μῦθον·
οὐχ ἕδος, εἶμι γὰρ αὖθις ἐπ' ὠκεανοῖο ῥέεθρα
αἰθιόπων ἐς γαῖαν, ὅθι ῥέζουσ' ἑκατόμβας
ἀθανάτοις, ἵνα δὴ καὶ ἐγὼ μεταδαίσομαι ἱρῶν.
ἀλλ' ἀχιλεὺς βορέην ἠδὲ ζέφυρον κελαδεινὸν
ἐλθεῖν ἀρᾶται, καὶ ὑπίσχεται ἱερὰ καλὰ,
ὄφρα πυρὴν ὄρσητε καήμεναι, ᾗ ἔνι κεῖται
πάτροκλος, τὸν πάντες ἀναστενάχουσιν ἀχαιοί.
ἡ μὲν ἄρ' ὣς εἰποῦσα, ἀπεβήσατο· τοὶ δ' ὀρέοντο,
ἠχῇ θεσπεσίῃ νέφεα κλονέοντε πάροιθεν.
αἶψα δὲ πόντον ἵκανον ἀήμεναι. ὦρτο δὲ κῦμα
πνοιῇ ὑπὸ λιγυρῇ, τροίην δ' ἐρίβωλον ἱκέσθην,
ἐν δὲ πυρὶ πεσέτην, μέγα δ' ἴαχε θεσπιδαὲς πῦρ.
παννύχιοι δ' ἄρα τοίγε πυρῆς ἄμυδις φλόγ' ἔβαλλον,
φυσῶντες λιγέως, ὁ δὲ πάννυχος ὠκὺς ἀχιλλεὺς
χρυσέου ἐκ κρητῆρος ἑλὼν δέπας ἀμφικύπελλον,
οἶνον ἀφυσσόμενος χαμάδις χέε, δεῦε δὲ γαῖαν
ψυχὴν κικλήσκων πατροκλῆος δειλοῖο.
ὡς δὲ πατὴρ οὗ παιδὸς ὀδύρεται ὀστέα καίων
νυμφίου, ὅς τε θανὼν δειλοὺς ἀκάχησε τοκῆας.
ὣς ἀχιλεὺς ἑτάροιο ὀδύρετο ὀστέα καίων
ἑρπύζων παρὰ πυρκαϊὴν, ἁδινὰ στεναχίζων.
ἦμος δ' ἑωσφόρος εἶσι φόως ἐρέων ἐπὶ γαῖαν,
ὅν τε μετακροκόπεπλος ὑπεὶρ ἅλα κίδναται ἠώς,
τῆμος πυρκαϊὴ ἐμαραίνετο, παύσατο δὲ φλόξ.
οἱ δ' ἄνεμοι πάλιν αὖτις ἔβαν οἶκόνδε νέεσθαι,
θρηίκιον κατὰ πόντον, ὁ δ' ἔστενεν οἴδματι θύων.
πηλείδης δ' ἀπὸ πυρκαϊῆς ἑτέρωσε λιασθεὶς,
κλίνθη κεκμηὼς, ἐπὶ δὲ γλυκὺς ὕπνος ὄρουσεν.

ἐννέα τῷ γε ἄνακτι τραπεζῆες κύνες ἦσαν,
καὶ μὲν τῶν ἐνέβαλε πυρῇ δύο δειροτομήσας,
δώδεκα δὲ Τρώων μεγαθύμων υἱέας ἐσθλοὺς,
χαλκῷ δηϊόων, κακὰ δὲ φρεσὶ μήδετο ἔργα,
ἐν δὲ πυρὸς μένος ἧκε σιδήρεον ὄφρα νέμοιτο,
ᾤμωξέν τ' ἄρ' ἔπειτα φίλον δ' ὀνόμηνεν ἑταῖρον.
χαῖρέ μοι ὦ πάτροκλε καὶ ἐν ἀΐδαο δόμοισι,
πάντα γὰρ ἤδη τοι τελέω τὰ πάροιθεν ὑπέστην,
δώδεκα μὲν τρώων μεγαθύμων υἱέας ἐσθλούς.
τοὺς ἅμα σοὶ πάντας πῦρ ἐσθίει, ἕκτορα δ' οὔ τι
δώσω πριαμίδην πυρὶ δαπτέμεν, ἀλλὰ κύνεσσιν.
Ὣς φάτ' ἀπειλήσας, τὸν δ' οὐ κύνες ἀμφεπένοντο,
ἀλλὰ κύνας μὲν ἄλαλκε διὸς θυγάτηρ ἀφροδίτη.
ἤματα καὶ νύκτας, ῥοδόεντι δὲ χρῖεν ἐλαίῳ
ἀμβροσίῳ, ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων.
τῷ δ' ἐπὶ κυάνεον νέφος ἤγαγε φοῖβος ἀπόλλων.
οὐρανόθεν πεδίονδε, κάλυψε δὲ χῶρον ἅπαντα.
ὅσσον ἐπεῖχε νέκυς μὴ πρὶν μένος ἠελίοιο
σκήλη ἀμφὶ περὶ χρόα ἴνεσιν ἠδὲ μέλεσιν,
οὐδὲ πυρὶ πατρόκλου καίετο τεθνειῶτος,
ἔνθ' αὖτ' ἄλλ' ἐνόησε ποδάρκης δῖος ἀχιλλεύς.
στὰς ἀπάνευθε πυρῆς δοιοῖς ἠρᾶτ' ἀνέμοισι
βορέῃ καὶ ζεφύρῳ καὶ ὑπίσχετο ἱερὰ καλά.
πολλὰ δὲ καὶ σπένδων χρυσέῳ δέπαϊ λιτάνευεν
ἐλθέμεν ὄφρα τάχιστα πυρὶ φλεγεθοίατο νεκροὶ,
ὕλη τ' ἐσσεύαιτο καήμεναι, ὠκέα δ' ἶρις
ἀράων ἀΐουσα μετάγγελος ἦλθ' ἀνέμοισιν.
οἱ μὲν ἄρα ζεφύροιο δυσαέος ἀθρόοι ἔνδον
εἰλαπίνην δαίνυντο, θέουσα δὲ ἶρις ἐπέστη.
βηλῷ ἔπι λιθέῳ, τοὶ δ' ὡς ἴδον ὀφθαλμοῖσι,

ὀχθήσας δ' ἄρα εἶπεν ἰδὼν ἐπὶ οἴνοπα πόντον·
Σπερχεῖ' ἄλλως σοί γε πατὴρ ἠρήσατο Πηλεύς,
κεῖσέ με νοστήσαντα φίλην ἐς πατρίδα γαῖαν,
σοί τε κόμην κερέειν, ῥέξειν θ' ἱερὴν ἑκατόμβην,
πεντήκοντα δ' ἔνορχα παρ' αὐτόθι μῆλ' ἱερεύσειν
ἐς πηγάς, ὅθι τοι τέμενος βωμός τε θυήεις·
ὣς ἠρᾶθ' ὁ γέρων, σὺ δέ οἱ νόον οὐκ ἐτέλεσσας·
νῦν δ' ἐπεὶ οὐ νέομαί γε φίλην ἐς πατρίδα γαῖαν·
Πατρόκλῳ ἥρωϊ κόμην ὀπάσαιμι φέρεσθαι·
Ὣς εἰπὼν ἐν χερσὶ κόμην ἑτάροιο φίλοιο
θῆκεν, τοῖσι δὲ πᾶσιν ὑφ' ἵμερον ὦρσε γόοιο,
καί νύ κ' ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο,
εἰ μὴ Ἀχιλλεὺς αἶψ' Ἀγαμέμνονι εἶπε παραστάς·
Ἀτρεΐδη, σοὶ γάρ τε μάλιστά γε λαὸς Ἀχαιῶν
πείσονται μύθοισι, γόοιο μὲν ἔστι καὶ ἆσαι
νῦν δ' ἀπὸ πυρκαϊῆς σκέδασον, καὶ δεῖπνον ἄνωχθι
ὅπλεσθαι, τάδε τ' ἀμφιπονησόμεθ' οἷσι μάλιστα
κήδεός ἐστι νέκυς, παρὰ δ' οἵ τ' ἀγοὶ ἄμμι μενόντων·
αὐτὰρ ἐπεὶ τό γ' ἄκουσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
αὐτίκα, λαὸν μὲν σκέδασεν κατὰ νῆας ἐΐσας,
κηδεμόνες δὲ παρ' αὖθι μένον καὶ νήεον ὕλην·
ποίησαν δὲ πυρὴν ἑκατόμπεδον, ἔνθα καὶ ἔνθα,
ἐν δὲ πυρῇ ὑπάτῃ, νεκρὸν θέσαν ἀχνύμενοι κῆρ·
πολλὰ δὲ ἴφια μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς
πρόσθε πυρῆς, ἔδερόν τε καὶ ἄμφεπον· ἐκ δ' ἄρα πάντων
δημὸν ἑλὼν, ἐκάλυψε νέκυν μεγάθυμος Ἀχιλλεὺς
ἐς πόδας ἐκ κεφαλῆς, περὶ δὲ δρατὰ σώματα νήει
ἐν δ' ἐτίθει μέλιτος, καὶ ἀλείφατος ἀμφιφορῆας,
πρὸς λέχεα κλίνων, πίσυρας δ' ἐριαύχενας ἵππους
ἐσσυμένως ἐνέβαλε πυρῇ μεγάλα στεναχίζων·

μηριόνης θεράπων ἀγαπήνορος ἰδομενῆος.
οἱ δ' ἴσαν ὑλητόμους πελέκεας ἐν χερσὶν ἔχοντες,
σειράς τ' εὐπλέκτους, πρὸ δ' ἄρ οὐρῆες κίον αὐτῶν.
πολλὰ δ' ἄναντα κάταντα πάραντά τε δόχμιά τ' ἦλθον
ἀλλ' ὅτε δὴ κνημοὺς προσέβαν πολυπίδακος ἴδης,
αὐτίκ' ἄρα δρῦς ὑψικόμους ταναήκεϊ χαλκῷ
τάμνον ἐπειγόμενοι, ταὶ δὲ μεγάλα κτυπέουσαι,
πῖπτον, τὰς μὲν ἔπειτα διαπλήσσοντες ἀχαιοὶ
ἔκδεον ἡμιόνων, ταὶ δὲ χθόνα ποσὶ δατεῦντο,
ἐλδόμεναι πεδίοιο διὰ ῥωπήϊα πυκνά.
πάντες δ' ὑλοτόμοι φιτροὺς φέρον ὡς γὰρ ἀνώγει
μηριόνης θεράπων ἀγαπήνορος ἰδομενῆος.
κὰδ δ' ἄρ ἐπ' ἀκτῆς βάλλον ἐπισχερὼ ἔνθ' ἄρ ἀχιλλεὺς
φράσσατ πατρόκλῳ μέγα ἠρίον, ἠδὲ οἱ αὐτῷ.
αὐτὰρ ἐπεὶ πάντῃ παρακάββαλον ἄσπετον ὕλην.
εἵατ' ἄρ αὖθι μένοντες ἀολλέες, αὐτὰρ ἀχιλλεὺς
αὐτίκα μυρμιδόνεσσι φιλοπτολέμοισι κέλευσε
χαλκὸν ζώννυσθαι, ζεῦξαι δ' ὑπ' ὄχεσφιν ἕκαστον,
ἵππους, οἱ δ' ὤρνυντο καὶ ἐν τεύχεσιν ἔδυνον,
ἂν δ' ἔβαν ἐν δίφροισι παραιβάται, ἡνίοχοί τε,
πρόσθε μὲν ἱππῆες μετὰ δὲ νέφος εἵπετο πεζῶν
μύριοι, ἐν δὲ μέσοισι φέρον πάτροκλον ἑταῖροι,
θριξὶ δὲ πάντα νέκυν καταείνυον ἃς ἐπέβαλλον
κειρόμενοι, ὄπιθεν δὲ κάρη ἔχε δῖος ἀχιλλεὺς,
ἀχνύμενος, ἕταρον γὰρ ἀμύμονα πέμπ' ἀϊδόσδε.
οἱ δ' ὅτε χῶρον ἵκανον. ὅθι σφίσι πέφραδ' ἀχιλλεὺς,
κάτθεσαν, αἶψα δέ οἱ μενοεικέα νήεον ὕλην
ἔνθ' αὖτ' ἄλλ' ἐνόησε ποδάρκης δῖος ἀχιλλεὺς.
στὰς ἀπάνευθε πυρῆς ξανθὴν ἀπεκείρατο χαίτην
τήν ῥα σπερχειῷ ποταμῷ τρέφε τηλεθόωσαν.

μὴ ἐμὰ σῶν ἀπάνευθε τιθήμεναι ὀστέ' ἀχιλλεῦ,
ἀλλ' ὁμοῦ ὡς ἐτράφημεν ἐν ὑμετέροισι δόμοισιν
εὖτέ με τυτθὸν ἐόντα μενοίτιος ἐξ ὀπόεντος,
ἤγαγεν ὑμέτερόνδ' ἀνδροκτασίης ὑπὸ λυγρῆς,
ἤματι τῷ ὅτε παῖδα κατέκτανον ἀμφιδάμαντος
νήπιος οὐκ ἐθέλων, ἀμφ' ἀστραγάλοισι χολωθείς,
ἔνθα με δεξάμενος ἐν δώμασιν ἱππότα πηλεύς.
ἔτραφέ τ' ἐνδυκέως, καὶ σὸν θεράποντ' ὀνόμηνεν.
ὡς δὲ καὶ ὀστέα νῶιν ὁμὴ σορὸς ἀμφικαλύπτοι.
χρύσεος ἀμφιφορεὺς, τόν τοι πόρε πότνια μήτηρ.
Τὸν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς ἀχιλλεύς,
τίπτε μοι ἠθείη κεφαλὴ δεῦρ' ἐλήλυθας,
καί μοι ταῦτα ἕκαστ' ἐπιτέλλεαι αὐτὰρ ἐγώ τοι
πάντα μάλ' ἐκτελέω καὶ πείσομαι ὡς σὺ κελεύεις.
ἀλλά μοι ἆσσον στῆθι μίνυνθά περ ἀμφιβαλόντε
ἀλλήλους, ὀλοοῖο τεταρπώμεσθα γόοιο.
Ὡς ἄρα φωνήσας ὠρέξατο χερσὶ φίλῃσιν
οὐδ' ἔλαβε, ψυχὴ δὲ κατὰ χθονὸς ἠΰτε καπνὸς
ᾤχετο τετριγυῖα, ταφὼν δ' ἀνόρουσεν ἀχιλλεύς,
χερσί τε συμπλατάγησεν ἔπος δ' ὀλοφυδνὸν ἔειπεν,
ὢ πόποι ἦ ῥά τίς ἐστι καὶ εἰν ἀΐδαο δόμοισι
ψυχὴ καὶ εἴδωλον, ἀτὰρ φρένες οὐκ ἔνι πάμπαν.
παννυχίη γάρ μοι πατροκλῆος δειλοῖο,
ψυχὴ ἐφεστήκει γοόωσά τε μυρομένη τε
καί μοι ἕκαστ' ἐπέτελλεν ἔϊκτο δὲ θέσκελον αὐτῷ.
Ὡς φάτο, τοῖσι δὲ πᾶσιν ὑφ' ἵμερον ὦρσε γόοιο,
μυρομένοισι δὲ τοῖσι φάνη ῥοδοδάκτυλος ἠώς,
ἀμφὶ νέκυν ἐλεεινὸν, ἀτὰρ κρείων ἀγαμέμνων,
οὐρῆάς τ' ὤτρυνε καὶ ἀνέρας ἀξέμεν ὕλην
πάντοθεν ἐκ κλισιῶν, ἐπὶ δ' ἀνὴρ ἐσθλὸς ὀρώρει

θᾶσσον ἀπ' ὀφθαλμῶν, λαοὶ δ' ἐπὶ ἔργα τράπωνται.
Ὣς ἔφαθ', οἱ δ' ἄρα τοῦ μάλα μὲν κλύον ἠδ' ἐπίθοντο.
ἐσσυμένως δ' ἄρα δόρπον ἐφοπλίσαντες ἕκαστοι
δαίνυντ', οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
οἱ μὲν κακκείοντες ἔβαν κλισίηνδε ἕκαστος.
πηλείδης δ' ἐπὶ θινὶ πολυφλοίσβοιο θαλάσσης,
κεῖτο βαρυστενάχων πολέσι μετὰ μυρμιδόνεσσιν,
ἐν καθαρῷ ὅθι κύματ' ἐπ' ἠϊόνος κλύζεσκον,
εὖτε τὸν ὕπνος ἔμαρπτε λύων μελεδήματα θυμοῦ
νήδυμος ἀμφιχυθείς, μάλα γὰρ κάμε φαίδιμα γυῖα.
ἕκτορ' ἐπαΐσσων προτὶ ἴλιον ἠνεμόεσσαν
ἦλθε δ' ἐπὶ ψυχὴ πατροκλῆος δειλοῖο
πάντ' αὐτῷ μέγεθός τε καὶ ὄμματα καλ' ἐϊκυῖα,
καὶ φωνήν, καὶ τοῖα περὶ χροῒ εἵματα ἕστο
στῆ δ' ἄρ ὑπὲρ κεφαλῆς, καί μιν πρὸς μῦθον ἔειπεν.
εὕδεις αὐτὰρ ἐμεῖο λελασμένος ἔπλευ ἀχιλλεῦ.
οὐ μέν μευ ζώοντος ἀκήδεις, ἀλλὰ θανόντος.
θάπτε με ὅττι τάχιστα, πύλας ἀΐδαο περήσω.
τῆλέ με εἴργουσι ψυχαὶ εἴδωλα καμόντων,
οὐδέ με πως μίσγεσθαι ὑπὲρ ποταμοῖο ἐῶσιν.
ἀλλ' αὔτως ἀλάλημαι ἀν' εὐρυπυλὲς ἄϊδος δῶ.
καί μοι δὸς τὴν χεῖρ' ὀλοφύρομαι, οὐ γὰρ ἔτ' αὖτις
νίσομαι ἐξ ἀΐδαο, ἐπήν με πυρὸς λελάχητε.
οὐ μὲν γὰρ ζωοί γε φίλων ἀπάνευθεν ἑταίρων
βουλὰς ἑζόμενοι βουλεύσομεν, ἀλλ' ἐμὲ μὲν κὴρ
ἀμφέχανε στυγερή, ἥ περ λάχε γεινόμενόν περ.
καὶ δὲ σοὶ αὐτῷ μοῖρα θεοῖς ἐπιείκελ' ἀχιλλεῦ,
τείχει ὕπο τρώων εὐηγενέων ἀπολέσθαι.
ἄλλο δέ τοι ἐρέω καὶ ἐφήσομαι αἴκε πίθηαι.

τρώων ἀγλαὰ τέκνα, σέθεν κταμένοιο χολωθείς.
ἦ ῥά, καὶ ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα.
πρηνέα πὰρ λεχέεσσι μενοιτιάδαο τανύσσας
ἐν κονίῃσ', οἱ δ' ἔντε' ἀφωπλίζοντο ἕκαστοι,
χάλκεα μαρμαίροντα λύοντο δὲ μώνυχας ἵππους.
κὰδ δ' ἷζον παρὰ νηῒ ποδώκεος αἰακίδαο
μυρίοι, αὐτὰρ ὁ τοῖσι τάφον μενοεικέα δαίνυ.
πολλοὶ μὲν βόες ἀργοὶ, ὀρέχθεον ἀμφὶ σιδήρῳ
σφαζόμενοι πολλοὶ δ' ὄϊες καὶ μηκάδες αἶγες.
πολλοὶ δ' ἀργιόδοντες ὕες θαλέθοντες ἀλοιφῇ
εὑόμενοι τανύοντο διὰ φλογὸς ἡφαίστοιο.
πάντῃ δ' ἀμφὶ νέκυν κοτυλήρυτον ἔρρεεν αἷμα.
αὐτὰρ τόν γε ἄνακτα ποδώκεα πηλεΐωνα.
εἰς ἀγαμέμνονα δῖον ἄγον βασιλῆες ἀχαιῶν.
σπουδῇ παρπεπιθόντες ἑταίρου χωόμενον κῆρ.
οἱ δ' ὅτε δὴ κλισίην ἀγαμέμνονος ἷξον ἰόντες.
αὐτίκα κηρύκεσσι λιγυφθόγγοισι κέλευον,
ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, εἰ πεπίθοιεν
πηλεΐδην λούσασθαι ἄπο βρότον αἱματόεντα.
αὐτὰρ ὅ γ' ἠρνεῖτο στυγερῶς, ἐπὶ δ' ὅρκον ὄμοσσεν.
οὐ μὰ ζῆν ὅς τίς τε θεῶν ὕπατος, καὶ ἄριστος,
οὐ θέμις ἐστὶ λοετρὰ καρήατος ἆσσον ἱκέσθαι.
πρίν γ' ἐνὶ πάτροκλον θέμεναι πυρὶ σῆμά τε χεῦσαι
κείρασθαί τε κόμην ἐπεὶ οὔ μ' ἔτι δεύτερον ὧδε
ἵξετ' ἄχος κραδίην ὄφρα ζωοῖσι μετείω.
ἀλλ' ἤτοι μὲν νῦν στυγερῇ πειθώμεθα δαιτί,
ἠῶθεν δ' ὄτρυνον ἄναξ ἀνδρῶν ἀγάμεμνον.
ὕλην τ' ἀξέμεναι παρά τε σχεῖν ὅσ' ἐπιεικὲς
νεκρὸν ἔχοντα νέεσθαι, ὑπὸ ζόφον ἠερόεντα.
ὄφρ' ἤτοι τοῦτον μὲν ἐπιφλέγῃ ἀκάματον πῦρ

θᾶσσον

# ΙΛΙΑΔΟΣ. .Ψ. ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Ψῖ δαναοῖς ἀγῶνα διδοὺς ἐτέλεσεν ἀχιλλεύς.

Ὣς οἱ μὲν στενάχοντο κατὰ πόλιν, αὐτὰρ ἀχαιοὶ
ἐπειδὴ νῆάς τε καὶ ἑλλήσποντον ἵκοντο,
οἱ μὲν ἄρ' ἐσκίδναντο ἑὴν ἐπὶ νῆα ἕκαστος,
μυρμιδόνας δ' οὐκ εἴα ἀποσκίδνασθαι ἀχιλλεύς,
ἀλλ' ὅγε οἷς ἑτάροισι φιλοπτολέμοισι μετηύδα.
Μυρμιδόνες ταχύπωλοι ἐμοὶ ἐρίηρες ἑταῖροι.
μὴ δήπω ὑπ' ὄχεσφι λυώμεθα μώνυχας ἵππους,
ἀλλ' αὐτοῖς ἵπποισι καὶ ἅρμασιν ἆσσον ἰόντες,
πάτροκλον κλαίωμεν, ὃ γὰρ γέρας ἐστὶ θανόντων,
αὐτὰρ ἐπεί κ' ὀλοοῖο τεταρπώμεσθα γόοιο,
ἵππους λυσάμενοι, δορπήσομεν ἐνθάδε πάντες.
Ὣς ἔφαθ' οἱ δ' ᾤμωξαν ἀολλέες, ἦρχε δ' ἀχιλλεύς,
οἱ δὲ τρὶς περὶ νεκρὸν ἐΰτριχας ἤλασαν ἵππους
μυρόμενοι, μετὰ δέ σφι θέτις γόου ἵμερον ὦρσε.
δεύοντο ψάμαθοι, δεύοντο δὲ τεύχεα φωτῶν
δάκρυσι, τοῖον γὰρ πόθεον μήστωρα φόβοιο.
τοῖσι δὲ πηλείδης ἀδινοῦ ἐξῆρχε γόοιο,
χεῖρας ἐπ' ἀνδροφόνους θέμενος στήθεσιν ἑταίρου.
Χαῖρέ μοι ὦ πάτροκλε, καὶ ἐν ἀΐδαο δόμοισι,
πάντα γὰρ ἤδη σοι τελέω τὰ πάροιθεν ὑπέστην.
ἕκτορα δεῦρ' ἐρύσας δώσειν κυσὶν ὠμὰ δάσασθαι,
δώδεκα δὲ προπάροιθε πυρῆς ἀποδειροτομήσειν.

εὔδεσκ' ἐν λέκτροισιν ἐν ἀγκαλίδεσσι τιθήνης
εὐνῇ ἐνὶ μαλακῇ θαλέων ἐμπλησάμενος κῆρ.
νῦν δ' ἂν πολλὰ πάθησι φίλου ἀπὸ πατρὸς ἁμαρτὼν
ἀστυάναξ, ὃν Τρῶες ἐπίκλησιν καλέουσιν,
οἶος γάρ σφιν ἔρυσο πύλας καὶ τείχεα μακρά,
νῦν δὲ σὲ γὰρ παρὰ νηυσὶ κορωνίσι νόσφι τοκήων
αἰολαὶ εὐλαὶ ἔδονται, ἐπεί κε κύνες κορέσωνται
γυμνόν, ἀτάρ τοι εἵματ' ἐνὶ μεγάροισι κέονται,
λεπτά τε καὶ χαρίεντα τετυγμένα χερσὶ γυναικῶν.
ἀλλ' ἤτοι τάδε πάντα καταφλέξω πυρὶ κηλέῳ
οὐδὲν σοί γ' ὄφελος, ἐπεὶ οὐκ ἐγκείσεαι αὐτοῖς.
ἀλλὰ πρὸς Τρώων καὶ Τρωιάδων κλέος εἶναι.
Ὣς ἔφατο κλαίουσ', ἐπὶ δὲ στενάχοντο γυναῖκες.

## ΥΠΟΘΕΣΙΣ ΤΗΣ .Ψ. ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

α

Χιλλεὺς τῶν νενομισμένων ἐπὶ τοῖς νεκροῖς μεταδίδωσι πατρόκλῳ, τυρωννήσας καὶ σφάξας ἐπ' αὐτῷ δυοκαίδεκα Τρωϊκοὺς νεανίσκους, καὶ κύνας καὶ ἵππους, καὶ ἄλλα ἱερεῖα. ἔπειτα καὶ ἀγῶνα ἐπιτάφιον ποιεῖ, ἐν ᾧ νικᾷ, ἵπποις μὲν Διομήδης, δρόμῳ δὲ Ὀδυσσεύς, ἄλλοι δὲ ἄλλως, καὶ οὕτως ὁ ἀγὼν διαλύεται.

ἀμφὶ δέ μιν γαλόῳ τε καὶ εἰνατέρες ἅλις ἔσταν,
αἵ ἑ μετὰ σφίσιν εἶχον ἀτυζομένην ἀπολέσθαι.
ἣ δ' ἐπεὶ οὖν ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη,
ἀμβλήδην γοόωσα μετὰ Τρωῇσιν ἔειπεν.
Ἕκτορ, ἐγὼ δύστηνος ἰῇ ἄρα γινόμεθ' αἴσῃ
ἀμφότεροι, σὺ μὲν ἐν Τροίῃ Πριάμου κατὰ δῶμα,
αὐτὰρ ἐγὼ Θήβῃσιν, ὑποπλάκῳ ὑληέσσῃ,
ἐν δόμῳ Ἠετίωνος, ὅ μ' ἔτρεφε τυτθὸν ἐοῦσαν
δύσμορος αἰνόμορον, ὡς μὴ ὤφελλε τεκέσθαι.
νῦν δὲ σὺ μὲν Ἀΐδαο δόμους ὑπὸ κεύθεσι γαίης
ἔρχεαι, αὐτὰρ ἐμὲ στυγερῷ ἐν πένθει λείπεις
χήρην ἐν μεγάροισιν, πάϊς δ' ἔτι νήπιος αὔτως,
ὃν τέκομεν σύ τ' ἐγώ τε δυσάμμοροι, οὔτε σὺ τούτῳ
ἔσεαι Ἕκτορ ὄνειαρ ἐπεὶ θάνες, οὔτε σοὶ οὗτος
ἤν περ γὰρ πόλεμόν γε φύγῃ πολύδακρυν Ἀχαιῶν,
αἰεί τοι τούτῳ γε πόνος καὶ κήδε' ὀπίσσω
ἔσοντ', ἄλλοι γάρ οἱ ἀπουρίσουσιν ἀρούρας.
ἦμαρ δ' ὀρφανικὸν, παναφήλικα παῖδα τίθησι.
πάντα δ' ὑπεμνήμυκε, δεδάκρυνται δὲ παρειαί,
δευόμενος δέ τ' ἄνεισι πάϊς ἐς πατρὸς ἑταίρους
ἄλλον μὲν χλαίνης ἐρύων, ἄλλον δὲ χιτῶνος.
τῶν δ' ἐλεησάντων κοτύλην τίς τυτθὸν ἐπίσχε.
χείλεα μέν τ' ἐδίην, ὑπερῴην δ' οὐκ ἐδίηνε.
τὸν δὲ καὶ ἀμφιθαλὴς ἐκ δαιτύος ἐστυφέλιξε
χερσὶ πεπληγὼς, καὶ ὀνειδίοισιν ἐνίσσων,
ἔρρ' οὕτως οὐ σός γε πατὴρ μεταδαίνυται ἡμῖν.
δακρυόεις δέ τ' ἄνεισι πάϊς ἐς μητέρα χήρην
Ἀστυάναξ, ὃς πρὶν μὲν ἑοῦ ἐπὶ γούνασι πατρὸς
μυελὸν οἶον ἔδεσκε, καὶ οἰῶν πίονα δημόν,
αὐτὰρ ὅθ' ὕπνος ἕλοι παύσαιτό τε νηπιαχεύων

ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, ὄφρα πέλοιτο
ἕκτορι θερμὰ λοετρὰ μάχης ἐκνοστήσαντι
νηπίη, οὐδ' ἐνόησεν, ὅ μιν μάλα τῆλε λοετρῶν
χερσὶν ἀχιλλῆος, δάμασεν γλαυκῶπις ἀθήνη.
κωκυτοῦ δ' ἤκουσε καὶ οἰμωγῆς ἀπὸ πύργου.
τῆς δ' ἐλελίχθη γυῖα, χαμαὶ δέ οἱ ἔκπεσε κερκίς.
ἡ δ' αὖτις δμωῇσιν ἐϋπλοκάμοισι μετηύδα.
Δεῦτε δύω μοι ἕπεσθον, ἴδωμ' ὅτιν' ἔργα τέτυκται,
αἰδοίης ἑκυρῆς ὀπὸς ἔκλυον, ἐν δέ μοι αὐτῇ,
στήθεσι πάλλεται ἦτορ ἀνὰ στόμα, νέρθε δὲ γοῦνα
πήγνυται, ἐγγὺς δή τι κακὸν πριάμοιο τέκεσσιν,
αἲ γὰρ ἀπ' οὔατος εἴη ἐμεῦ ἔπος, ἀλλὰ μάλ' αἰνῶς
δείδω, μὴ δή μοι θρασὺν ἕκτορα δῖος ἀχιλλεύς,
μοῦνον ἀποτμήξας πόλιος πεδίον δὲ δίηται
καὶ δή μιν καταπαύσῃ ἀγηνορίης ἀλεγεινῆς,
ἥ μιν ἔχεσκ'. ἐπεὶ οὔποτ' ἐνὶ πληθυῖ μένεν ἀνδρῶν
ἀλλὰ πολὺ προθέεσκε, τὸ ὃν μένος οὐδενὶ εἴκων.
Ὣς φαμένη, μεγάροιο διέσσυτο μαινάδι ἴση
παλλομένη κραδίην, ἅμα δ' ἀμφίπολοι κίον αὐτῇ.
αὐτὰρ ἐπεὶ πύργον τε καὶ ἀνδρῶν ἷξεν ὅμιλον,
ἔστη παπτήνασ' ἐπὶ τείχεϊ, τὸν δ' ἐνόησεν
ἑλκόμενον πρόσθεν πόλιος, ταχέες δέ μιν ἵπποι
ἕλκον ἀκηδέστως κοίλας ἐπὶ νῆας ἀχαιῶν,
τὴν δὲ κατ' ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψεν,
ἤριπε δ' ἐξ ὀπίσω, ἀπὸ δὲ ψυχὴν ἐκάπυσσε.
τῆλε δ' ἀπὸ κρατὸς χέε δέσματα σιγαλόεντα,
ἄμπυκα κεκρύφαλόν τε ἰδὲ πλεκτὴν ἀναδέσμην
κρήδεμνόν θ' ὅ ῥά οἱ δῶκε χρυσῆ ἀφροδίτη
ἤματι τῷ ὅτε μιν κορυθαίολος ἠγάγεθ' ἕκτωρ
ἐκ δόμου ἠετίωνος, ἐπεὶ πόρε μυρία ἕδνα.

ἐξελθεῖν μεμαῶτα πυλάων δαρδανιάων.
πάντας δ' ἐλλιτάνευε κυλινδόμενος κατὰ κόπρον,
ἐξονομακλήδην ὀνομάζων ἄνδρα ἕκαστον,
σχέσθε φίλοι καί μ' οἶον ἐάσατε κηδόμενοί περ,
ἐξελθόντα πόληος ἱκέσθ' ἐπὶ νῆας ἀχαιῶν,
λίσσωμ' ἀνέρα τοῦτον ἀτάσθαλον ὀβριμοεργόν,
ἤν πως ἡλικίην αἰδέσεται, ἠδ' ἐλεήσῃ
γῆρας, καὶ δέ νυ τῷ δε πατὴρ τοιόσδε τέτυκται
πηλεύς, ὅς μιν ἔτικτε καὶ ἔτρεφε πῆμα γενέσθαι
τρωσί, μάλιστα δ' ἐμοὶ περὶ πάντων ἄλγε' ἔθηκε,
τόσσους γάρ μοι παῖδας ἀπέκτανε τηλεθάοντας.
τῶν πάντων οὐ τόσσον ὀδύρομαι ἀχνύμενός περ,
ὡς ἑνός, οὗ μ' ἄχος ὀξὺ κατοίσεται ἄϊδος εἴσω
ἕκτορος, ὡς ὄφελε θανέειν ἐν χερσὶν ἐμῇσι,
τῷ κε κορεσσάμεθα κλαίοντέ τε μυρομένω τε,
μήτηρ θ' ἥ μιν ἔτικτε δυσάμμορος, ἠδ' ἐγὼ αὐτός.
Ὣς ἔφατο κλαίων, ἐπὶ δὲ στενάχοντο πολῖται,
τρωῇσιν δ' ἑκάβη ἁδινοῦ ἐξῆρχε γόοιο.
Τέκνον. ἐγὼ δειλή τί νυ βείομαι αἰνὰ παθοῦσα,
σεῦ ἀποτεθνειῶτος. ὅ μοι νύκτας τε καὶ ἦμαρ
εὐχωλὴ κατὰ ἄστυ πελέσκεο. πᾶσι τ' ὄνειαρ
τρωσί τε καὶ τρωῇσι κατὰ πτόλιν, οἵ σε θεὸν ὣς
δειδέχατ', ἦ γάρ κέ σφι μάλα μέγα κῦδος ἔησθα
ζωὸς ἐών, νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει.
Ὣς ἔφατο κλαίουσ', ἄλοχος δ' οὔπω τι πέπυστο
ἕκτορος, οὐ γάρ οἵ τις ἐτήτυμος ἄγγελος ἐλθὼν
ἤγγειλ' ὅττι ῥά οἱ πόσις ἔκτοθι μίμνε πυλάων,
ἀλλ' ἥ γ' ἱστὸν ὕφαινε μυχῷ δόμου ὑψηλοῖο.
δίπλακα μαρμαρέην ἐν δὲ θρόνα ποικίλ' ἔπασσε.
κέκλετο δ' ἀμφιπόλοισιν ἐϋπλοκάμοις κατὰ δῶμα,

ἢ καταλείψουσιν πόλιν ἄκρην τοῦδε πεσόντος,
ἦε μένειν μεμάασι καὶ ἕκτορος οὐκ ἔτ' ἐόντος.
ἀλλὰ τίη μοι ταῦτα φίλος διελέξατο θυμός,
κεῖται παρὰ νήεσι νέκυς ἄκλαυστος ἄθαπτος
πάτροκλος, τοῦ δ' οὐκ ἐπιλήσομαι ὄφρ' ἂν ἔγωγε
ζωοῖσιν μετέω, καί μοι φίλα γούνατ' ὀρώρῃ.
εἰ δὲ θανόντων περ καταλήθοντ' ἐν ἀΐδαο,
αὐτὰρ ἐγὼ κἀκεῖθι φίλου μεμνήσομ' ἑταίρου.
νῦν δ' ἄγ' ἀείδοντες παιήονα κοῦροι ἀχαιῶν,
νηυσὶν ἐπὶ γλαφυρῇσι νεώμεθα, τόνδε δ' ἄγωμεν,
ἠράμεθα μέγα κῦδος, ἐπέφνομεν ἕκτορα δῖον,
ᾧ τρῶες κατὰ ἄστυ θεῷ ὣς εὐχετόωντο.
ἦ ῥα καὶ ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα,
ἀμφοτέρων μετόπισθε ποδῶν τέτρηνε τένοντε.
ἐς σφυρὸν ἐκ πτέρνης, βοέους δ' ἐξῆπτεν ἱμάντας,
ἐκ δίφροιο δ' ἔδησε, κάρη δ' ἕλκεσθαι ἔασεν.
ἐς δίφρον δ' ἀναβὰς ἀνά τε κλυτὰ τεύχε' ἀείρας,
μάστιξεν δ' ἐλάαν, τὼ δ' οὐκ ἀέκοντε πετέσθην.
τοῦ δ' ἦν ἑλκομένοιο κονίσαλος, ἀμφὶ δὲ χαῖται
κυάνεαι πίτναντο, κάρη δ' ἅπαν ἐν κονίῃσι
κεῖτο πάρος χαρίεν, τότε δὲ ζεὺς δυσμενέεσσι
δῶκεν ἀεικίσασθαι ἑῇ ἐν πατρίδι γαίῃ.
ὣς τοῦ μὲν κεκόνιτο κάρη ἅπαν, ἡ δέ νυ μήτηρ
τίλλε κόμην, ἀπὸ δὲ λιπαρὴν ἔρριψε καλύπτρην
τηλόσε, κώκυσεν δὲ μάλα μέγα παῖδ' ἐσιδοῦσα.
ᾤμωξεν δ' ἐλεεινὰ πατὴρ φίλος, ἀμφὶ δὲ λαοὶ,
κωκυτῷ τ' εἴχοντο καὶ οἰμωγῇ κατὰ ἄστυ.
τῷ δὲ μάλιστ' ἄρ' ἔην, ἐναλίγκιον ὡσεὶ ἅπασα
ἴλιος ὀφρυόεσα πυρὶ σμήχοιτο κατ' ἄκρης,
λαοὶ μὲν ῥα γέροντα μόλις ἔχον ἀσχαλόωντα.

ἐνθεμένη λεχέεσσι γοήσεται, ὃν τέκεν αὐτή.
ἀλλὰ κύνες τε, καὶ οἰωνοὶ καταπάντα δάσονται,
Τὸν δὲ καταθνήσκων προσέφη κορυθαίολος ἕκτωρ.
ἦ σ' εὖ γιγνώσκων προτιόσσομαι, οὐδ' ἄρ' ἔμελλον
πείσειν, ἦ γὰρ σοί γε σιδήρεος ἔνδοθι θυμός,
φράζεο νῦν μή τοί τι θεῶν μήνιμα γένωμαι
ἤματι τῷ, ὅτε κέν σε πάρις καὶ φοῖβος ἀπόλλων,
ἐσθλὸν ἐόντ' ὀλέσωσιν, ἐνὶ σκαιῇσι πύλῃσιν.
Ὣς ἄρα μιν εἰπόντα, τέλος θανάτοιο κάλυψε,
ψυχὴ δ' ἐκ ῥεθέων πταμένη, ἄϊδος δὲ βεβήκει
ὃν πότμον γοόωσα, λιποῦσ' ἀνδροτῆτα, καὶ ἥβην,
τὸν καὶ τεθνηῶτα προσηύδα δῖος ἀχιλλεύς.
Τέθναθι, κῆρα δ' ἐγὼ τότε δέξομαι, ὁππότε κεν δὴ
ζεὺς ἐθέλῃ τελέσαι, ἠδ' ἀθάνατοι θεοὶ ἄλλοι.
ἦ ῥα, καὶ ἐκ νεκροῖο ἐρύσσατο χάλκεον ἔγχος.
καὶ τόγ' ἄνευθεν ἔθηχ', ὁ δ' ἀπ' ὤμων τεύχε' ἐσύλα
αἱματόεντ', ἄλλοι δὲ περίδραμον υἷες ἀχαιῶν,
οἳ καὶ θηήσαντο φυὴν καὶ εἶδος ἀγητὸν
ἕκτορος, οὐδ' ἄρα οἵ τις ἀνουτητί γε παρέστη
ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον,
ὢ πόποι, ἦ μάλα δὴ μαλακώτερος ἀμφαφάασθαι
ἕκτωρ, ἢ ὅτε νῆας ἐνέπρησε πυρὶ κηλέῳ,
ὣς ἄρα τις εἴπεσκε, καὶ οὐτήσασκε παραστάς.
τὸν δ' ἐπεὶ ἐξενάριξε ποδάρκης δῖος ἀχιλλεύς,
στὰς ἐν ἀχαιοῖσιν, ἔπεα πτερόεντ' ἀγόρευεν.
Ὦ φίλοι ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
ἐπειδὴ τόνδ' ἄνδρα θεοὶ δαμάσασθαι ἔδωκαν.
ὃς κακὰ πόλλ' ἔρδεσκεν, ὅσ' οὐ σύμπαντες οἱ ἄλλοι,
εἰ δ' ἄγετ' ἀμφὶ πόλιν σὺν τεύχεσι πειρηθῶμεν.
ὄφρα κέ τι γνῶμεν τρώων νόον ὅν τιν' ἔχουσιν,

καλὰ τὰ πατρόκλοιο βίην ἐνάριξε κατακτάς.
φαίνετο δ' ᾗ κληῗδες ἀπ' ὤμων αὐχέν' ἔχουσι
λαυκανίης, ἵνα τε ψυχῆς ὤκιστος ὄλεθρος,
τῇ ῥ' ἐπὶ οἷ μεμαῶς' ἔλασ' ἔγχεϊ δῖος ἀχιλλεύς.
ἀντικρὺ δ' ἀπαλοῖο δι' αὐχένος ἤλυθ' ἀκωκή.
οὐδ' ἄρ ἀπ' ἀσφάραγον μελίη τάμε χαλκοβάρεια
ὄφρα τί μιν προτιείποι ἀμειβόμενος ἐπέεσσιν
ἤριπε δ' ἐν κονίῃσ' ὁ δ' ἐπεύξατο δῖος ἀχιλλεύς.
ἕκτορ, ἀτάρ που ἔφησθα πατροκλῆ' ἐξεναρίζων
σῶς ἔσσεσθ' ἐμὲ δ' οὐδὲν ὀπίζεο νόσφιν ἐόντα.
νήπιε, τοῖο δ' ἄνευθεν ἀοσσητὴρ μέγ' ἀμείνων
νηυσὶν ἔπι γλαφυρῇσιν, ἐγὼ μετόπισθε λελείμμην.
ὅς τοι γούνατ' ἔλυσα, σὲ μὲν κύνες ἠδ' οἰωνοὶ
ἑλκήσουσ' ἀϊκῶς, τὸν δὲ κτεριοῦσιν ἀχαιοί.
Τὸν δ' ὀλιγοδρανέων προσέφη κορυθαίολος ἕκτωρ,
λίσσομ' ὑπὲρ ψυχῆς καὶ γούνων σῶν τε τοκήων.
μή με ἔα παρὰ νηυσὶ κύνας καταδάψαι ἀχαιῶν.
ἀλλὰ σὺ μὲν χαλκόν τε ἅλις χρυσόν τε δέδεξο
δῶρα, τά τοι δώσουσι πατὴρ καὶ πότνια μήτηρ.
σῶμα δὲ οἴκαδ' ἐμὸν δόμεναι πάλιν, ὄφρα πυρός με
τρῶες καὶ τρώων ἄλοχοι, λελάχωσι θανόντα.
Τὸν δ' ἄρ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς ἀχιλλεύς.
μή με κύον γούνων γουνάζεο, μηδὲ τοκήων,
αἲ γάρ πως αὐτόν με μένος καὶ θυμὸς ἀνείη
ὤμ' ἀποταμνόμενον κρέα ἔδμεναι οἷα μ' ἔοργας.
ὡς οὐκ ἔσθ' ὃς σῆς γε κύνας κεφαλῆς ἀπαλάλκοι
οὐδ' εἴ κεν δεκάκις τε καὶ εἰκοσινήριτ' ἄποινα
στήσωσ' ἐνθάδ' ἄγοντες, ὑπόσχωνται δὲ καὶ ἄλλα.
οὐδ' εἴ κεν σαυτὸν χρυσῷ ἐρύσασθαι ἀνώγοι
δαρδανίδης πρίαμος, οὐδ' ὧς σέ γε πότνια μήτηρ.

στῆ δὲ κατηφήσας, οὐδ' ἄλλ' ἔχε μείλινον ἔγχος,
δηΐφοβον δ' ἐκάλει λευκάσπιδα μακρὸν ἀΰσας
ᾔτεέ μιν δόρυ μακρὸν, ὁ δ' οὔ τί οἱ ἐγγύθεν ἦεν.
ἕκτωρ δ' ἔγνω ᾗσιν φρεσὶ φώνησέν τε.
ὢ πόποι ἦ μάλα δή με θεοὶ θάνατόν δ' ἐκάλεσσαν,
δηΐφοβον γὰρ ἔγωγ' ἐφάμην ἥρωα παρεῖναι.
ἀλλ' ὁ μὲν ἐν τείχει, ἐμὲ δ' ἐξαπάτησεν ἀθήνη.
νῦν δὲ δὴ ἐγγύθι μοι θάνατος κακὸς, οὐδέ τ' ἄνευθεν.
οὐδ' ἀλέη· ἦ γάρ ῥα πάλαι τόγε φίλτερον ἦεν
ζηνί τε καὶ διὸς υἷι ἑκηβόλῳ, οἵ με πάρος γε
πρόφρονες εἰρύαται. νῦν αὖτέ με μοῖρα κιχάνει
μὴ μὰν ἀσπουδεί γε καὶ ἀκλεῶς ἀπολοίμην,
ἀλλὰ μέγα ῥέξας τι καὶ ἐσσομένοισι πυθέσθαι.
Ὣς ἄρα φωνήσας, εἰρύσσατο φάσγανον ὀξύ.
τό οἱ ὑπὸ λαπάρην τέτατο μέγα τε στιβαρόν τε.
οἴμησεν δὲ ἀλεὶς, ὥς τ' αἰετὸς ὑψιπετήεις,
ὅς τ' εἶσιν πεδίονδε διὰ νεφέων ἐρεβεννῶν,
ἁρπάζων ἢ ἄρν' ἀμαλὴν, ἢ πτῶκα λαγωόν,
ὣς ἕκτωρ οἴμησε τινάσσων φάσγανον ὀξύ,
ὁρμήθη δ' ἀχιλλεὺς, μένεος δ' ἐμπλήσατο θυμὸν
ἀγρίου, πρόσθεν δὲ σάκος στέρνοιο κάλυψε
καλὸν δαιδάλεον, κόρυθι δ' ἐπένευε φαεινῇ
τετραφάλῳ, καλαὶ δὲ περισσείοντο ἔθειραι
χρύσεαι, ἃς ἥφαιστος ἵει λόφον ἀμφὶ θαμειάς.
οἷος δ' ἀστὴρ εἶσι μετ' ἄστρασι νυκτὸς ἀμολγῷ
ἕσπερος, ὃς κάλλιστος ἐν οὐρανῷ ἵσταται ἀστήρ,
ὣς αἰχμῆς ἀπέλαμπ' εὐήκεος, ἣν ἄρ' ἀχιλλεὺς
πάλλεν δεξιτερῇ φρονέων κακὸν ἕκτορι δίῳ,
εἰσορόων χρόα καλὸν ὅπῃ εἴξειε μάλιστα.
τοῦ δὲ καὶ ἄλλο τόσον μὲν ἔχε χρόα χάλκεα τεύχη

οὐδὲ λύκοι τε καὶ ἄρνες ὁμόφρονα θυμὸν ἔχουσιν,
ἀλλὰ κακὰ φρονέουσι διαμπερὲς ἀλλήλοισιν,
ὣς οὐκ ἔστ' ἐμὲ καὶ σὲ φιλήμεναι, οὔτε τι νῶιν
ὅρκια ἔσονται, πρίν γ' ἢ ἕτερόν γε πεσόντα
αἵματος ἆσαι ἄρηα ταλαύρινον πολεμιστήν,
παντοίης ἀρετῆς μιμνήσκεο, νῦν σε μάλα χρὴ
αἰχμητήν τ' ἔμεναι καὶ θαρσαλέον πολεμιστήν
οὔ τοι ἔσθ' ὑπάλυξις, ἄφαρ δέ σε Παλλὰς Ἀθήνη
ἔγχει ἐμῷ δαμάᾳ, νῦν δ' ἀθρόα πάντ' ἀποτίσεις
κήδε' ἐμῶν ἑτάρων, οὓς ἔκτανες ἔγχεϊ θύων.
ἦ ῥά, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος·
καὶ τὸ μὲν ἄντα ἰδὼν ἠλεύατο φαίδιμος ἕκτωρ,
ἕζετο γὰρ προϊδών, τὸ δ' ὑπέρπτατο χάλκεον ἔγχος·
ἐν γαίῃ δ' ἐπάγη, ἀνὰ δ' ἥρπασε Παλλὰς Ἀθήνη,
ἂψ δ' Ἀχιλῆϊ δίδου, λάθε δ' ἕκτορα ποιμένα λαῶν.
ἕκτωρ δὲ προσέειπεν ἀμύμονα Πηλείωνα·
ἤμβροτες, οὐδ' ἄρα πώ τι θεοῖς ἐπιείκελ' Ἀχιλλεῦ
ἐκ Διὸς ἠείδης τὸν ἐμὸν μόρον ἦ τοι ἔφης γε.
ἀλλά τις ἀρτιεπὴς καὶ ἐπίκλοπος ἔπλεο μύθων,
ὄφρα σ' ὑποδδείσας μένεος ἀλκῆς τε λαθοίμην·
οὐ μέν μοι φεύγοντι μεταφρένῳ ἐν δόρυ πήξεις,
ἀλλ' ἰθὺς μεμαῶτι διὰ στήθεσφιν ἔλασον.
εἴ τοι ἔδωκε θεὸς νῦν αὖτ' ἐμὸν ἔγχος ἄλευε
χάλκεον, ὡς δή μιν σῷ ἐν χροῒ πᾶν κομίσαιο·
καί κεν ἐλαφρότερος πόλεμος Τρώεσι γένοιτο
σεῖο καταφθιμένοιο, σὺ γάρ σφισι πῆμα μέγιστον.
ἦ ῥα· καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος.
καὶ βάλε Πηλείδαο μέσον σάκος, οὐδ' ἀφάμαρτε·
τῆλε δ' ἀπεπλάγχθη σάκεος δόρυ, χώσατο δ' ἕκτωρ
ὅττι ῥά οἱ βέλος ὠκὺ ἐτώσιον ἔκφυγε χειρός.

Δηΐφοβ', ἦ μέν μοι τὸ πάρος πολὺ φίλτατος ἦσθα
γνωτῶν, οὓς Ἑκάβη ἠδὲ Πρίαμος τέκε παῖδας,
νῦν δ' ἔτι καὶ μᾶλλον νοέω φρεσὶ τιμήσασθαι
ὃς ἔτλης ἐμεῦ εἵνεκ' ἐπεὶ ἴδες ὀφθαλμοῖσι
τείχεος ἐξελθεῖν, ἄλλοι δ' ἔντοσθε μένουσι.
Τὸν δ' αὖτε προσέειπε θεὰ γλαυκῶπις ἀθήνη
ἠθεῖ' ἦ μὲν πολλὰ πατὴρ καὶ πότνια μήτηρ,
λίσσονθ' ἑξείης γουνούμενοι, ἀμφὶ δ' ἑταῖροι
αὖθι μένειν, τοῖον γὰρ ὑποτρομέουσιν ἅπαντες
ἀλλ' ἐμὸς ἔνδοθι θυμὸς ἐτείρετο πένθεϊ λυγρῷ
νῦν δ' ἰθὺς μεμαῶτε μαχώμεθα, μηδέ τι δούρων
ἔστω φειδωλή, ἵνα εἴδομεν εἴκεν ἀχιλλεὺς
νῶϊ κατακτείνας ἔναρα βροτόεντα φέρηται
νῆας ἐπὶ γλαφυράς, ἤ κεν σῷ δουρὶ δαμήῃ.
Ὣς φαμένη, καὶ κερδοσύνῃ ἡγήσατ' ἀθήνη.
οἳ δ' ὅτε δὴ σχεδὸν ἦσαν ἐπ' ἀλλήλοισιν ἰόντες
τὸν πρότερος προσέειπε μέγας κορυθαίολος ἕκτωρ.
οὔ σ' ἔτι πηλέος υἱὲ φοβήσομαι, ὡς τὸ πάρος περ
τρὶς περὶ ἄστυ μέγα πριάμου δῖον, οὐδέ ποτ' ἔτλην
μεῖναι ἐπερχόμενον, νῦν αὖτέ με θυμὸς ἀνῆκε
στήμεναι ἀντία σεῖο. ἕλοιμί κεν ἤ κεν ἁλοίην
ἀλλ' ἄγε δεῦρο θεοὺς ἐπιδώμεθα, τοὶ γὰρ ἄριστοι
μάρτυροι ἔσσονται καὶ ἐπίσκοποι ἁρμονιάων
οὐ γὰρ ἐγώ σ' ἔκπαγλον ἀεικιῶ, αἴ κεν ἐμοὶ ζεὺς
δώῃ καμμονίην, σὴν δὲ ψυχὴν ἀφέλωμαι
ἀλλ' ἐπεὶ ἄρ κέ σε συλήσω κλυτὰ τεύχε' ἀχιλλεῦ,
νεκρὸν ἀχαιοῖσιν δώσω πάλιν, ὣς δὲ σὺ ῥέζειν.
Τὸν δ' ἄρ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς ἀχιλλεύς.
ἕκτορ. μή μοι ἄλαστε συνημοσύνας ἀγόρευε
ὡς οὐκ ἔστι λέουσι καὶ ἀνδράσιν ὅρκια πιστά,

εἰ μή οἱ πύματόν τε, καὶ ὕστατον ἤντετ' ἀπόλλων
ἐγγύθεν ὅς οἱ ἐπῶρσε μένος λαιψηρά τε γοῦνα.
λαοῖσιν δ' ἀνένευε καρήατι δῖος ἀχιλλεύς.
οὐδ' εἴα ἱέμεναι ἐπὶ ἕκτορι πικρὰ βέλεμνα.
μή τις κῦδος ἄροιτο βαλὼν, ὁ δὲ δεύτερος ἔλθοι.
ἀλλ' ὅτε δὴ τὸ τέταρτον ἐπὶ κρουνοὺς ἀφίκοντο
καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα.
ἐν δ' ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο.
τὴν μὲν ἀχιλλῆος, τὴν δ' ἕκτορος ἱπποδάμοιο.
ἕλκε δὲ μέσα λαβών, ῥέπε δ' ἕκτορος αἴσιμον ἦμαρ
ᾤχετο δ' εἰς ἀΐδαο, λίπεν δέ ἑ φοῖβος ἀπόλλων
πηλεΐωνα δ' ἵκανε θεὰ γλαυκῶπις ἀθήνη.
ἀγχοῦ δ' ἱσταμένη, ἔπεα πτερόεντα προσηύδα.
Νῦν δὴ νῶϊ γ' ἔολπα διῒ φίλε φαίδιμ' ἀχιλλεῦ,
οἴσεσθαι μέγα κῦδος ἀχαιοῖσι προτὶ νῆας
ἕκτορα δῃώσαντε μάχης ἆτόν περ ἐόντα,
οὔ οἱ νῦν ἔτι δ' ἐστὶ πεφυγμένον ἄμμε γενέσθαι
οὐδ' εἴκεν μάλα πολλὰ πάθοι ἑκάεργος ἀπόλλων,
προπροκυλινδόμενος πατρὸς διὸς αἰγιόχοιο.
ἀλλὰ σὺ μὲν νῦν στῆθι καὶ ἄμπνυε, τὸν δὲ δ' ἐγώ τοι
οἰχομένη πεπιθήσω, ἐναντίβιον μαχέσασθαι.
Ὡς φάτ' ἀθηναίη, ὃ δ' ἐπείθετο, χαῖρε δὲ θυμῷ.
στῆ δ' ἄρ' ἐπὶ μελίης χαλκογλώχινος ἐρεισθείς,
ἡ δ' ἄρα τὸν μὲν ἔλειπε, κιχήσατο δ' ἕκτορα δῖον,
δηϊφόβῳ εἰκυῖα δέμας καὶ ἀτειρέα φωνήν.
ἀγχοῦ δ' ἱσταμένη ἔπεα πτερόεντα προσηύδα.
ἠθεῖ' ἦ μάλα δή σε βιάζεται ὠκὺς ἀχιλλεύς,
ἄστυ περὶ πριάμοιο ποσὶν ταχέεσσι διώκων.
ἀλλ' ἄγε δὴ στέωμεν, καὶ ἀλεξώμεσθα μένοντες.
Τὴν δ' αὖτε προσέειπε μέγας κορυθαίολος ἕκτωρ.

ἄστυ περὶ πριάμοιο ποσὶν ταχέεσσι διώκει.
ἀλλ' ἄγετε φράζεσθε θεοὶ καὶ μητιάασθε,
ἠέ μιν ἐκ θανάτοιο σαώσομεν, ἦέ μιν ἤδη
πηλεΐδῃ ἀχιλῆϊ δαμάσσομεν ἐσθλὸν ἐόντα.
Τὸν δ' αὖτε προσέειπε θεὰ γλαυκῶπις ἀθήνη·
ὦ πάτερ ἀργικέραυνε κελαινεφὲς οἷον ἔειπες·
ἄνδρα θνητὸν ἐόντα πάλαι πεπρωμένον αἴσῃ,
ἂψ ἐθέλεις θανάτοιο δυσηχέος ἐξαναλῦσαι;
ἔρδ', ἀτὰρ οὔτοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι.
Τὴν δ' ἀπαμειβόμενος προσέφη νεφεληγερέτα ζεύς·
θάρσει τριτογένεια φίλον τέκος οὔ νύ τοι θυμῷ
πρόφρονι μυθέομαι ἐθέλω δέ τοι ἤπιος εἶναι.
ἔρξον ὅπῃ δή τοι νόος ἔπλετο, μηδ' ἔτ' ἐρώει,
Ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν ἀθήνην,
βῆ δὲ κατ' οὐλύμποιο καρήνων ἀΐξασα,
ἕκτορα δ' ἀσπερχὲς κλονέων ἔφεπ' ὠκὺς ἀχιλλεύς,
ὡς δ' ὅτε νεβρὸν ὄρεσφι κύων ἐλάφοιο δίηται
ὄρσασ' ἐξ εὐνῆς διά τ' ἄγκεα καὶ διὰ βήσσας,
τὸν δ' εἴπερ τε λάθῃσι καταπτήξας ὑπὸ θάμνῳ
ἀλλά τ' ἀνιχνεύων θέει ἔμπεδον ὄφρά κεν εὕρῃ·
ὣς ἕκτωρ οὐ λῆθε ποδώκεα πηλεΐωνα.
ὁσσάκι δ' ὁρμήσειε πυλάων δαρδανιάων
ἀντίον ἀΐξασθαι ἐϋδμήτους ἐπὶ πύργους,
εἴπως οἱ καθύπερθεν ἀλάλκοιεν βελέεσσι,
τοσσάκι μιν προπάροιθεν ἀποστρέψασκε παραστὰς
πρὸς πεδίον γ' αὐτὸς δὲ ποτὶ πτόλιος πέτετ' αἰεί,
ὡς δ' ἐν ὀνείρῳ οὐ δύναται φεύγοντα διώκειν
οὔτ' ἄρ' ὁ τὸν δύναται ὑποφεύγειν, οὔθ' ὁ διώκειν,
ὣς ὁ τὸν οὐ δύνατο μάρψαι ποσὶν οὐδ' ὃς ἀλύξαι,
πῶς δέ κεν ἕκτωρ κῆρας ὑπεξέφυγεν θανάτοιο

ὣς ἄρ' ὅγ' ἐμμεμαὼς ἰθὺς πέτετο, τρέσε δ' ἕκτωρ,
τεῖχος ὕπο τρώων, λαιψηρὰ δὲ γούνατ' ἐνώμα.
οἱ δὲ παρὰ σκοπιὴν καὶ ἐρινεὸν ἠνεμόεντα,
τείχεος αἰὲν ὑπὲκ κατ' ἀμαξιτὸν ἐσσεύοντο,
κρουνὼ δ' ἵκανον καλλιῤῥόω, ἔνθα δὲ πηγαὶ
δοιαὶ ἀναΐσσουσι σκαμάνδρου δινήεντος.
ἡ μὲν γάρ θ' ὕδατι λιαρῷ ῥέει, ἀμφὶ δὲ καπνὸς
γίνεται ἐξ αὐτῆς ὡσεὶ πυρὸς αἰθομένοιο.
ἡ δ' ἑτέρη θέρεϊ προρέει εἰκυῖα χαλάζῃ,
ἢ χιόνι ψυχρῇ, ἢ ἐξ ὕδατος κρυστάλλῳ,
ἔνθα δ' ἐπ' αὐτάων πλυνοὶ εὐρέες ἐγγὺς ἔασι
καλοὶ λαΐνεοι ὅθι εἵματα σιγαλόεντα
πλύνεσκον τρώων ἄλοχοι καλαί τε θύγατρες,
τοπρὶν ἐπ' εἰρήνης πρὶν ἐλθεῖν υἷας ἀχαιῶν.
τῇ ῥα παραδραμέτην φεύγων ὁ δ' ὄπισθε διώκων,
πρόσθε μὲν ἐσθλὸς ἔφευγε, δίωκε δέ μιν μέγ' ἀμείνων
καρπαλίμως, ἐπεὶ οὐχ ἱερήϊον οὐδὲ βοείην.
ἀρνύσθην, ἅ τε ποσσὶν ἀέθλια γίνεται ἀνδρῶν,
ἀλλὰ περὶ ψυχῆς θέον ἕκτορος ἱπποδάμοιο.
ὡς δ' ὅτ' ἀεθλοφόροι περὶ τέρματα μώνυχες ἵπποι,
ῥίμφα μάλα τρωχῶσι, τὸ δὲ μέγα κεῖται ἄεθλον
ἢ τρίπος ἠὲ γυνὴ ἀνδρὸς κατατεθνειῶτος,
ὣς τὼ τρὶς πριάμοιο πόλιν πέρι δινηθήτην.
καρπαλίμοισι πόδεσσι, θεοὶ δέ τε πάντες ὁρῶντο.
τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε,
ὢ πόποι, ἦ φίλον ἄνδρα διωκόμενον περὶ τεῖχος
ὀφθαλμοῖσιν ὁρῶμαι, ἐμὸν δ' ὀλοφύρεται ἦτορ,
ἕκτορος, ὅς μοι πολλὰ βοῶν ἐπὶ μηρί' ἔκηεν,
ἴδης ἐν κορυφῇσι πολυπτύχου, ἄλλοτε δ' αὖτε
ἐν πόλει ἀκροτάτῃ, νῦν αὖ τέ ἑ δῖος ἀχιλλεὺς,

αὐτὸς ἰὼν ἀχιλῆος ἀμύμονος ἀντίος ἔλθω,
καί οἱ ὑπόσχωμαι ἑλένην καὶ κτήμαθ' ἅμ' αὐτῇ,
πάντα μάλ' ὅσσά τ' ἀλέξανδρος κοίλῃς ἐνὶ νηυσὶν
ἠγάγετο τροίηνδ', ἥτ' ἔπλετο νείκεος ἀρχή,
δωσέμεν ἀτρείδῃσιν ἄγειν, ἅμα τ' ἀμφὶς ἀχαιοῖς
ἄλλ' ἀποδάσσασθαι, ὅσα τε πτόλις ἥδε κέκευθε·
τρωσὶν δ' αὖ μετόπισθε γερούσιον ὅρκον ἕλωμαι
μήτι κατακρύψειν ἀλλ' ἄνδιχα πάντα δάσασθαι,
κτῆσιν ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἐέργει,
ἀλλὰ τίη μοι ταῦτα φίλος διελέξατο θυμός,
μή μιν ἐγὼ μὲν ἵκωμαι ἰὼν ὁ δέ μ' οὐκ ἐλεήσει,
οὐδέ τι μ' αἰδέσεται, κτενέει δέ με γυμνὸν ἐόντα
αὔτως ὥς τε γυναῖκα, ἐπεί κ' ἀπὸ τεύχεα δύω.
οὐ μέν πως νῦν ἔστιν ἀπὸ δρυὸς οὐδ' ἀπὸ πέτρης
τῷ ὀαριζέμεναι ἅ τε παρθένος ἠΐθεός τε.
παρθένος ἠΐθεός τ' ὀαρίζετον ἀλλήλοιιν.
βέλτερον αὖτ' ἔριδι ξυνελαυνέμεν ὅττι τάχιστα,
εἴδομεν, ὁπποτέρῳ κεν ὀλύμπιος εὖχος ὀρέξῃ.
ὣς ὅρμαινε μένων, ὁ δέ οἱ σχεδὸν ἦλθεν ἀχιλλεύς,
ἶσος ἐνυαλίῳ κορυθάϊκι πτολεμιστῇ,
σείων πηλιάδα μελίην κατὰ δεξιὸν ὦμον.
δεινήν, ἀμφὶ δὲ χαλκὸς ἐλάμπετο ἴκελος αὐγῇ,
ἢ πυρὸς αἰθομένοιο ἢ ἠελίου ἀνιόντος.
ἕκτορα δ' ὡς ἐνόησεν ἕλε τρόμος, οὐδ' ἄρ' ἔτ' ἔτλη
αὖθι μένειν, ὀπίσω δὲ πύλας λίπε, βῆ δὲ φοβηθείς.
πηλείδης δ' ἐπόρουσε ποσὶ κραιπνοῖσι πεποιθώς,
ἠΰτε κίρκος ὄρεσφιν ἐλαφρότατος πετεηνῶν.
ῥηϊδίως οἴμησε μετὰ τρήρωνα πέλειαν,
ἡ δέ θ' ὕπαιθα φοβεῖται, ὁ δ' ἐγγύθεν ὀξὺ λεληκώς,
ταρφέ' ἐπαΐσσει, ἑλέειν τέ ἑ θυμὸς ἀνώγει.

αὐτὴν, εἴ ποτέ τοι λαθικηδέα μαζὸν ἐπέσχον,
τῶν μνῆσαι φίλε τέκνον ἄμυνε δὲ δήϊον ἄνδρα·
τείχεος ἐντὸς ἰών, μηδὲ πρόμος ἵστατο τούτῳ
σχέτλιος, εἴπερ γάρ σε κατακτάνῃ, οὔ σ' ἔτ' ἔγωγε
κλαύσομαι ἐν λεχέεσσι φίλον θάλος, ὃν τέκεν αὐτή,
οὐδ' ἄλοχος πολύδωρος, ἄνευθε δέ σε μέγα νῶϊν
ἀργείων παρὰ νηυσὶ, κύνες ταχέες κατέδονται·
Ὣς τώγε κλαίοντε προσαυδήτην φίλον υἱὸν,
πολλὰ λισσομένω, οὐδ' ἕκτορι θυμὸν ἔπειθον,
ἀλλ' ὅγε μίμν' ἀχιλῆα πελώριον ἆσσον ἰόντα·
ὡς δὲ δράκων ἐπὶ χειῇ ὀρέστερος ἄνδρα μένῃσι
βεβρωκὼς κακὰ φάρμακ' ἔδυ δέ τέ μιν χόλος αἰνὸς,
σμερδαλέον δὲ δέδορκεν ἑλισσόμενος περὶ χειῇ,
ὣς ἕκτωρ ἄσβεστον ἔχων μένος οὐχ ὑπεχώρει,
πύργῳ ἔπι προὔχοντι φαεινὴν ἀσπίδ' ἐρείσας·
ὀχθήσας δ' ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμὸν,
ὤμοι ἐγὼν, εἰ μέν κε πύλας καὶ τείχεα δύω
πουλυδάμας μοι πρῶτος ἐλεγχείην ἀναθήσει,
ὅς μ' ἐκέλευε τρωσὶ ποτὶ πόλιν ἡγήσασθαι,
νύχθ' ὑπὸ τήνδ' ὀλοὴν, ὅτε τ' ὤρετο δῖος ἀχιλλεύς·
ἀλλ' ἐγὼ οὐ πιθόμην, ἦ τ' ἂν πολυκέρδιον ἦεν·
νῦν δ' ἐπεὶ ὤλεσα λαὸν ἀτασθαλίῃσιν ἐμῇσιν,
αἰδέομαι τρῶας καὶ τρωϊάδας ἑλκεσιπέπλους,
μήποτέ τις εἴπῃσι κακώτερος ἄλλος ἐμεῖο,
ἕκτωρ, ἧφι βίηφι πιθήσας ὤλεσε λαόν·
ὣς ἐρέουσιν, ἐμοὶ δὲ τότ' ἂν πολυκέρδιον εἴη·
ἄντην ἢ ἀχιλῆα κατακτείναντα νέεσθαι,
ἠέ κεν αὐτῷ ὀλέσθαι ἐϋκλειῶς πρὸ πόληος,
εἰ δέ κεν ἀσπίδα καταθείομαι ὀμφαλόεσσαν·
καὶ κόρυθα βριαρὴν δόρυ δὲ πρὸς τεῖχος ἐρείσας

αὐτὸς

ἄλγος ἐμῷ θυμῷ τε καὶ μητέρι τοὶ τεκόμεσθα.
λαοῖσιν δ' ἄλλοισι μινυνθαδιώτερον ἄλγος
ἔσσεται, ἢν μὴ καὶ σὺ θάνῃς ἀχιλῆϊ δαμασθείς.
ἀλλ' εἰσέρχεο τεῖχος ἐμὸν τέκος, ὄφρα σαώσῃς
τρῶας καὶ τρῳὰς μὴ δὲ μέγα κῦδος ὀρέξῃς
πηλεΐδῃ, αὐτὸς δὲ φίλης αἰῶνας ἀμερθῇς.
πρὸς δέ με τὸν δύστηνον ἔτι φρονέοντ' ἐλέαιρε
δύσμορον, ὅν ῥα πατὴρ κρονίδης ἐπὶ γήραος οὐδῷ.
αἴσῃ ἐν ἀργαλέῃ φθίσει, κακὰ πόλλ' ἐπιδόντα.
υἷας τ' ὀλλυμένους ἑλκυσθείσας τε θύγατρας,
καὶ θαλάμους κεραϊζομένους, καὶ νήπια τέκνα
βαλλόμενα προτὶ γαίῃ, ἐν αἰνῇ δηϊοτῆτι,
ἑλκομένας τε νυοὺς, ὀλοῇς ὑπὸ χερσὶν ἀχαιῶν,
αὐτὸν δ' ἂν πύματόν με κύνες πρώτῃσι θύρῃσιν
ὠμησταὶ ἐρύουσιν ἐπεί κέ τις ὀξεῖ χαλκῷ
τύψας ἠὲ βαλὼν ῥεθέων ἐκ θυμὸν ἕληται,
οὓς τρέφον ἐν μεγάροισι τραπεζῆας πυλαωρούς,
οἵ κ' ἐμὸν αἷμα πιόντες ἀλύσσοντες περὶ θυμῷ
κείσοντ' ἐν προθύροισι, νέῳ δέ τε πάντ' ἐπέοικεν
ἀρηϊκταμένῳ δεδαϊγμένῳ ὀξεῖ χαλκῷ
κεῖσθαι, πάντα δὲ καλὰ θανόντι περ ὅττι φανείη.
ἀλλ' ὅτε δὴ πολιόντε κάρη πολιόν τε γένειον,
αἰδῶ τ' αἰσχύνωσι κύνες κταμένοιο γέροντος.
τοῦτο δὴ οἴκτιστον πέλεται δειλοῖσι βροτοῖσιν,
ἦ ῥ' ὁ γέρων πολιὰς δ' ἄρ' ἀνὰ τρίχας ἕλκετο χερσὶ
τίλλων ἐκ κεφαλῆς, οὐδ' ἕκτορι θυμὸν ἔπειθε.
μήτηρ δ' αὖθ' ἑτέρωθεν ὀδύρετο δάκρυ χέουσα
κόλπον ἀνιεμένη, ἑτέρηφι δὲ μαζὸν ἀνέσχε,
καί μιν δάκρυ χέουσ' ἔπεα πτερόεντα προσηύδα.
ἕκτορ τέκνον ἐμὸν τάδε τ' αἴδεο καί μ' ἐλέησον

ὅς ῥά τε ῥεῖα θέῃσι τιταινόμενος πεδίοιο·
ὣς ἀχιλεὺς λαιψηρὰ πόδας καὶ γούνατ' ἐνώμα.
τὸν δ' ὁ γέρων πρίαμος πρῶτος ἴδεν ὀφθαλμοῖσι,
παμφαίνονθ' ὥς τ' ἀστέρ' ἐπεσσύμενον πεδίοιο,
ὅς ῥά τ' ὀπώρης εἶσιν, ἀρίζηλοι δέ οἱ αὐγαὶ
φαίνονται, πολλοῖσι μετ' ἀστράσι νυκτὸς ἀμολγῷ·
ὅν τε κύν' ὠρίωνος ἐπίκλησιν καλέουσι.
λαμπρότατος μὲν ὅγ' ἐστὶ κακὸν δέ τε σῆμα τέτυκται,
καί τε φέρει πολλὸν πυρετὸν δειλοῖσι βροτοῖσιν,
ὣς τοῦ χαλκὸς ἔλαμπε περὶ στήθεσσι θέοντος,
ᾤμωξεν δ' ὁ γέρων κεφαλὴν δ' ὅγε κόψατο χερσὶν·
ὑψόσ' ἀνασχόμενος, μέγα δ' οἰμώξας ἐγεγώνει,
λισσόμενος φίλον υἱόν· ὁ δὲ προπάροιθε πυλάων
ἑστήκει ἄμοτον μεμαὼς ἀχιλῆϊ μάχεσθαι·
τὸν δ' ὁ γέρων ἐλεεινὰ προσηύδα χεῖρας ὀρεγνύς,
ἕκτορ μή μοι μίμνε φίλον τέκος ἀνέρα τοῦτον
οἶος ἄνευθ' ἄλλων ἵνα μὴ τάχα πότμον ἐπίσπῃς·
πηλείωνι δαμεὶς ἐπεὶ ἦ πολὺ φέρτερός ἐστι
σχέτλιος, αἴθε θεοῖς φίλος τοσσόνδε γένοιτο,
ὅσσον ἐμοί, τάχα κέν ἑ κύνες καὶ γῦπες ἔδονται·
κείμενον ἦ κέ μοι αἰνὸν ἀπὸ πραπίδων ἄχος ἔλθοι,
ὅς μ' υἱῶν πολλῶν τε καὶ ἐσθλῶν εὖνιν ἔθηκε
κτείνων, καὶ περνὰς νήσων ἔπι τηλεδαπάων,
καὶ γὰρ νῦν δύο παῖδε λυκάονα καὶ πολύδωρον,
οὐ δύναμαι ἰδέειν τρώων εἰς ἄστυ ἀλέντων,
τούς μοι λαοθόη τέκετο κρείουσα γυναικῶν,
ἀλλ' εἰ μὲν ζώουσι μετὰ στρατῷ, ἦτ' ἂν ἔπειτα,
χαλκοῦ τε χρυσοῦ τε ἀπολυσόμεθ', ἔστι γὰρ ἔνδον,
πολλὰ γὰρ ὤπασε παιδὶ γέρων ὀνομάκλυτος ἄλτης·
ἀλλ' ἤδη τεθνᾶσι καὶ ἐν ἀΐδαο δόμοισιν,

# ΙΛΙΑΔΟΣ. Χ. ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Χῖ δ᾽ ἄρα τρὶς περὶ τεῖχος ἄγων, κτάνεν ἕκτορ᾽ ἀχιλλεύς.

Σ οἱ μὲν κατὰ ἄστυ πεφυζότες
ἠΰτε νεβροὶ,
ἱδρῶ ἀπεψύχοντο, πίον τ᾽ ἀκέον-
τό τε δίψαν.
κεκλιμένοι καλῇσιν ἐπάλξεσιν.
αὐτὰρ ἀχαιοὶ
τείχεος ἆσσον ἴσαν σάκε᾽ ὤμοισι κλίναντες,
ἕκτορα δ᾽ αὐτοῦ μεῖναι ὀλοιὴ μοῖρ᾽ ἐπέδησεν,
ἰλίου προπάροιθε πυλάων τε σκαιάων,
αὐτὰρ πηλεΐωνα προσηύδα φοῖβος ἀπόλλων.
Τίπτέ με πηλέος υἱὲ ποσὶν ταχέεσσι διώκεις.
αὐτὸς θνητὸς ἐὼν θεὸν ἄμβροτον, οὐδέ νυ πώ με
ἔγνως ὡς θεός εἰμι, σὺ δ᾽ ἀσπερχὲς μενεαίνεις.
ἦ νύ τι οὔ τι μέλλει τρώων πόνος, οὓς ἐφόβησας
οἳ δή τοι ἐς ἄστυ ἄλεν, σὺ δὲ δεῦρο λιάσθης,
οὐ μέν με κτενέεις ἐπεὶ οὔ τοι μόρσιμός εἰμι,
Τὸν δὲ μέγ᾽ ὀχθήσας προσέφη πόδας ὠκὺς ἀχιλλεύς.
ἔβλαψάς μ᾽ ἑκάεργε θεῶν ὀλοώτατε πάντων,
ἐνθάδε νῦν τρέψας ἀπὸ τείχεος ἦ κ᾽ ἔτι πολλοὶ
γαῖαν ὀδὰξ εἷλον πρὶν ἴλιον εἰσαφικέσθαι.
νῦν δ᾽ ἐμὲ μὲν μέγα κῦδος ἀφείλεο τοὺς δ᾽ ἐσάωσας
ῥηιδίως ἐπεὶ οὔ τι τίσιν γ᾽ ἔδδεισας ὀπίσω,
ἦ σ᾽ ἂν τισαίμην εἴ μοι δύναμίς γε παρείη.
Ὣς εἰπὼν προτὶ ἄστυ μέγα φρονέων ἐβεβήκει
σευάμενος ὥσθ᾽ ἵππος ἀεθλοφόρος σὺν ὄχεσφιν,

σμερδαλέον κονάβησε· πάλιν δ' ἀπὸ χαλκὸς ὄρουσε
βλημένου, οὐδ' ἐπέρησε, θεοῦ δ' ἤρυκακε δῶρα.
πηλείδης δ' ὡρμήσατ' ἀγήνορος ἀντιθέοιο,
δεύτερος· οὐδ' ἔτ' ἔασεν ἀπόλλων κῦδος ἀρέσθαι,
ἀλλά μιν ἐξήρπαξε, κάλυψε δ' ἄρ ἠέρι πολλῇ,
ἡσύχιον δ' ἄρα μιν πολέμου ἐκπέμπε νέεσθαι.
αὐτὰρ ὁ πηλείωνα δόλῳ ἀποέργαθε λαοῦ,
αὐτῷ γὰρ ἑκάεργος ἀγήνορι πάντα ἐοικὼς·
ἔστη πρόσθε ποδῶν, ὁ δ' ἐπέσσυτο ποσσὶ διώκειν,
ἕως ὁ, τὸν πεδίοιο διώκετο πυροφόροιο,
τρέψας πὰρ ποταμὸν βαθυδινήεντα σκάμανδρον·
τυτθὸν ὑπεκπροθέοντα, δόλῳ γὰρ ἔθελγεν ἀπόλλων·
ὡς αἰεὶ ἔλποιτο κιχήσεσθαι ποσὶν οἷσιν,
τόφρ' ἄλλοι τρῶες πεφοβημένοι ἦλθον ὁμίλῳ·
ἀσπάσιοι προτὶ ἄστυ, πόλις δ' ἔμπλητο ἀλέντων·
οὐδ' ἄρα τοί γ' ἔτλαν πόλιος καὶ τείχεος ἐκτὸς
μεῖναι ἔτ' ἀλλήλους καὶ γνώμεναι, ὅς τε πεφεύγοι·
ὅς τ' ἔθαν' ἐν πολέμῳ, ἀλλ' ἀσπασίως ἐσέχυντο
ἐς πόλιν, ὅν τινα τῶν γε πόδες καὶ γοῦνα σαώσαι·

## ΥΠΟΘΕΣΙΣ ΤΗΣ ·Χ· ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

τ

Ων τρώων ἐγκλεισθέντων εἰς τὴν πόλιν, μόνος ἕκτωρ ὑπομείνας ἀχιλλέα, τὸ μὲν πρῶτον φεύγει, ἔπειτα δὲ ἀνθίσταται ἀθηνᾶς αὐτὸν πεισάσης καὶ ἀναιρεῖται, ἐξάψας δὲ αὐτὸν τοῦ ἅρματος ἀχιλλεὺς, διὰ τοῦ πεδίου εἰς τὸν ναύσταθμον ἕλκει, οἱ δὲ κατὰ τὴν πόλιν ὀδύρονται ταῦτα ὁρῶντες ἐγκεκλεισμένοι.

μὴ μ' ἀπαειρόμενον, πόλιος πεδίονδε νοήσῃ·
καί με μεταΐξας μάρψῃ ταχέεσσι πόδεσσιν,
οὐκ ἔτ' ἔπειτ' ἔσται θάνατον καὶ κῆρας ἀλύξαι,
λίην γὰρ κρατερὸς περὶ πάντων ἔστ' ἀνθρώπων·
εἰ δέ κεν οἱ προπάροιθε πόληος κατεναντίον ἔλθω·
καὶ γάρ θην τούτῳ τρωτὸς χρὼς ὀξέϊ χαλκῷ·
ἐν δὲ ἴα ψυχή, θνητὸν δέ ἑ φάσ' ἄνθρωποι
ἔμμεναι· αὐτάρ οἱ κρονίδης ζεὺς κῦδος ὀπάζει.
Ὣς εἰπὼν ἀχιλῆα ἀλεὶς μένεν, ἐν δέ οἱ ἦτορ
ἄλκιμον ὡρμᾶτο πτολεμίζειν, ἠδὲ μάχεσθαι.
ἠΰτε πάρδαλις εἶσι βαθείης ἐκ ξυλόχοιο
ἀνδρὸς θηρητῆρος ἐναντίη, οὐδέ τι θυμῷ
ταρβεῖ οὐδὲ φοβεῖται ἐπεί κεν ὑλαγμὸν ἀκούσῃ.
εἴπερ φθάμενός μιν ἢ οὐτάσῃ ἠὲ βάλῃσιν·
ἀλλά τε καὶ περὶ δουρὶ πεπαρμένη οὐκ ἀπολήγει
ἀλκῆς πρίν γ' ἠὲ ξυμβλήμεναι ἠὲ δαμῆναι·
ὣς ἀντήνορος υἱὸς ἀγαυοῦ δῖος ἀγήνωρ
οὐκ ἔθελεν φεύγειν πρὶν πειρήσαιτ' ἀχιλῆος·
ἀλλ' ὅ γ' ἄρ' ἀσπίδα μὲν πρόσθ' ἔσχετο πάντοσ' ἐΐσην·
ἐγχείῃ δ' αὐτοῖο τιτύσκετο καὶ μέγ' ἀΰτει,
ἦ δή που μάλ' ἔολπας ἐνὶ φρεσὶ φαίδιμ' ἀχιλλεῦ
ἤματι τῷδε πόλιν πέρσειν τρώων ἀγερώχων
νηπύτι', ἦ τ' ἔτι πολλὰ τετεύξεται ἄλγε' ἐπ' αὐτῇ.
ἐν γάρ οἱ πολέες τε καὶ ἄλκιμοι ἀνέρες εἰμέν,
οἳ καὶ πρόσθε φίλων τοκέων ἀλόχων τε καὶ υἱῶν,
ἴλιον εἰρυσόμεσθα, σὺ δ' ἐνθάδε πότμον ἐφέψεις
ὧδ' ἔκπαγλος ἐὼν, καὶ θαρσαλέος πολεμιστής·
ἦ ῥα, καὶ ὀξὺν ἄκοντα βαρείης χειρὸς ἀφῆκε·
καί ῥ' ἔβαλε κνήμην ὑπὸ γούνατος, οὐδ' ἀφάμαρτεν.
ἀμφὶ δέ μιν κνημὶς νεοτεύκτου κασσιτέροιο

ἐγγὺς ὅδε κλονέων, νῦν οἴω λοίγι' ἔσεσθαι,
αὐτὰρ ἐπεί κ' ἐς τεῖχος ἀναπνεύσωσιν ἀλέντες,
αὖτις ἐπανθέμεναι σανίδας πυκινῶς ἀραρυίας,
δείδια γὰρ μὴ οὖλος ἀνὴρ ἐς τεῖχος ἅληται.
Ὣς ἔφαθ', οἱ δ' ἄνεσάν τε πύλας, καὶ ἀπῶσαν ὀχῆας,
αἱ δὲ πετασθεῖσαι τεῦξαν φάος, αὐτὰρ ἀπόλλων
ἀντίος ἐξέθορε, τρώων ἵνα λοιγὸν ἀλάλκοι,
οἱ δ' ἰθὺς πόλιος καὶ τείχεος ὑψηλοῖο.
δίψῃ καρφαλέοι κεκονιμένοι ἐκ πεδίοιο
φεῦγον, ὁ δὲ σφεδανὸν ἔφεπ' ἔγχει δέ οἱ κῆρ
αἰὲν ἔχε κρατερήν, μενέαινε δὲ κῦδος ἀρέσθαι.
ἔνθα κεν ὑψίπυλον τροίην ἕλον υἷες ἀχαιῶν,
εἰ μὴ ἀπόλλων φοῖβος ἀγήνορα δῖον ἀνῆκε,
φῶτ' ἀντήνορος υἱὸν ἀμύμονά τε κρατερόν τε.
ἐν μέν οἱ κραδίῃ θάρσος βάλε, πὰρ δέ οἱ αὐτὸς
ἔστη ὅπως θανάτοιο βαρείας χεῖρας ἀλάλκοι,
φηγῷ κεκλιμένος, κεκάλυπτο δ' ἄρ ἠέρι πολλῇ.
αὐτὰρ ὅγ' ὡς ἐνόησεν ἀχιλλῆα πτολίπορθον,
ἔστη, πολλὰ δέ οἱ κραδίη πόρφυρε μένοντι,
ὀχθήσας δ' ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν.
ὤ μοι ἐγών, εἰ μέν κεν ἀπὸ κρατεροῦ ἀχιλῆος
φεύγω τῇ περ οἱ ἄλλοι ἀτυζόμενοι φοβέονται.
αἱρήσει με καὶ ὧς καὶ ἀνάλκιδα δειροτομήσει.
εἰ δ' ἂν ἐγὼ τούτους μὲν ὑποκλονέεσθαι ἐάσω
πηλείδῃ ἀχιλῆι, ποσὶν δ' ἀπὸ τείχεος ἄλλῃ
φεύγω πρὸς πεδίον ἰλήιον ὄφρ' ἂν ἵκωμαι
ἴδης τε κνημοὺς κατά τε ῥωπήια δύω,
ἑσπέριος δ' ἂν ἔπειτα λοεσσάμενος ποταμοῖο
ἱδρῶ ἀποψυχθεὶς ποτὶ ἴλιον ἀπονεοίμην,
ἀλλὰ τίη μοι ταῦτα φίλος διελέξατο θυμός.

πεπτεῶτ' ἄλλυδις ἄλλα μετὰ στροφάλιγγι κονίης,
ἡ μὲν τόξα λαβοῦσα πάλιν κίε θυγατέρος ἧς·
ἡ δ' ἄρ' ὄλυμπον ἵκανε διὸς ποτὶ χαλκοβατὲς δῶ,
δακρυόεσσα δ' ἐπὶ πατρὸς ἐφέζετο γούνασι κούρη·
ἀμφὶ δ' ἄρ' ἀμβρόσιος ἑανὸς τρέμε, τὴν δὲ προτὶ οἷ,
εἷλε πατὴρ κρονίδης, καὶ ἀνείρετο ἡδὺ γελάσσας·
Τίς νύ σε τοιάδ' ἔρεξε φίλον τέκος οὐρανιώνων,
μαψιδίως ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῇ,
τὸν δ' αὖτε προσέειπεν ἐϋστέφανος κελαδεινή·
σή μ' ἄλοχος στυφέλιξε πάτερ λευκώλενος ἥρη·
ἐξ ἧς ἀθανάτοισιν ἔρις καὶ νεῖκος ἐφῆπται·
Ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
αὐτὰρ ἀπόλλων φοῖβος ἐδύσετο ἴλιον ἱρήν,
μέμβλετο γάρ οἱ τεῖχος ἐϋδμήτοιο πόληος,
μὴ δαναοὶ πέρσειαν ὑπὲρ μόρον ἤματι κείνῳ·
οἱ δ' ἄλλοι πρὸς ὄλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντες,
οἱ μὲν χωόμενοι, οἱ δὲ μέγα κυδιόωντες·
κὰδ δ' ἵζον παρὰ πατρὶ κελαινεφεῖ, αὐτὰρ ἀχιλλεὺς
τρῶας ὁμῶς αὐτούς τ' ὄλεκεν καὶ μώνυχας ἵππους,
ὡς δ' ὅτε καπνὸς ἰὼν ἐς οὐρανὸν εὐρὺν ἱκάνοι
ἄστεος αἰθομένοιο θεῶν δέ ἑ μῆνις ἀνῆκε,
πᾶσι δ' ἔθηκε πόνον, πολλοῖσι δὲ κήδε' ἐφῆκε
ὡς ἀχιλεὺς τρώεσσι πόνον καὶ κήδε' ἔθηκεν,
ἑστήκει δ' ὁ γέρων πρίαμος θείου ἐπὶ πύργου,
ἐς δ' ἐνόησ' ἀχιλῆα πελώριον, αὐτὰρ ὑπ' αὐτοῦ,
τρῶες ἄφαρ κλονέοντο πεφυζότες, οὐδέ τις ἀλκὴ
γίνεθ', ὁ δ' οἰμώξας ἀπὸ πύργου βαῖνε χαμᾶζε·
ὀτρύνων παρὰ τεῖχος ἀγακλειτοὺς πυλαωρούς,
πεπταμένας ἐν χερσὶ πύλας ἔχετ', εἰσόκε λαοὶ
ἔλθωσι προτὶ ἄστυ πεφυζότες, ἦ γὰρ ἀχιλλεὺς

μοῦνοι νῶϊ θεῶν ὅτ᾽ ἀγήνορι λαομέδοντι
πὰρ διὸς ἐλθόντες θητεύσαμεν εἰς ἐνιαυτὸν
μισθῷ ἔπι ῥητῷ ὁ δὲ σημαίνων ἐπέτελλεν.
ἤτοι ἐγὼ τρώεσσι πόλιν πέρι τεῖχος ἔδειμα.
εὐρύ τε καὶ μάλα καλὸν ἵν᾽ ἄρρηκτος πόλις εἴη
φοῖβε, σὺ δ᾽ εἰλίποδας ἕλικας βοῦς βουκολέεσκες.
ἴδης ἐν κνημοῖσι πολυπτύχου ὑληέσσης.
ἀλλ᾽ ὅτε δὴ μισθοῖο τέλος πολυγηθέες ὧραι
ἐξέφερον τότε νῶϊ βιήσατο μισθὸν ἅπαντα
λαομέδων ἔκπαγλος ἀπειλήσας δ᾽ ἀπέπεμπε.
σὺν μὲν ὅγ᾽ ἠπείλησε πόδας καὶ χεῖρας ὕπερθε
δήσειν, καὶ περάαν νήσων ἔπι τηλεδαπάων,
στεῦτο δ᾽ ὅγ᾽ ἀμφοτέρων ἀποκοψέμεν οὔατα χαλκῷ.
νῶϊ δὲ τ᾽ ἄψορροι κίομεν κεκοτηότι θυμῷ
μισθοῦ χωόμενοι τὸν ὑποστὰς οὐκ ἐτέλεσσε.
τοῦ δὴ νῦν λαοῖσι φέρεις χάριν, οὐδὲ μεθ᾽ ἡμέων
πειρᾷ, ὥσκεν τρῶες ὑπερφίαλοι ἀπόλωνται,
πρόχνυ κακῶς, σὺν παισὶ καὶ αἰδοίῃς ἀλόχοισι.
Τὸν δ᾽ αὖτε προσέειπεν ἄναξ ἑκάεργος ἀπόλλων.
ἐννοσίγαι᾽, οὐκ ἄν με σαόφρονα μυθήσαιο
ἔμμεναι εἰ δὴ σοί γε βροτῶν ἕνεκα πτολεμίζω
δειλῶν οἳ φύλλοισιν ἐοικότες ἄλλο τε μέν τε
ζαφλεγέες τελέθουσιν ἀρούρης καρπὸν ἔδοντες.
ἄλλο τε δ᾽ αὖ φθινύθουσιν ἀκήριοι, ἀλλὰ τάχιστα
παυσώμεσθα μάχης, οἳ δ᾽ αὐτοὶ δηριαάσθων.
Ὣς ἄρα φωνήσας πάλιν ἐτράπετ᾽. αἴδετο γάρ ῥα
πατροκασιγνήτοιο μιγήμεναι ἐν παλάμῃσι.
τὸν δὲ κασιγνήτη μάλα νείκεσε πότνια θηρῶν
ἄρτεμις ἀγροτέρη, καὶ ὀνείδειον φάτο μῦθον.
Φεύγεις δὴ ἑκάεργε ποσειδάωνι δὲ νίκην

ἤτοι χωομένη κακὰ μήδεται, οὕνεκ' ἀχαιοὺς
κάλλιπες, αὐτὰρ τρωσὶν ὑπερφιάλοισιν ἀμύνεις,
Ὣς ἄρα φωνήσασα πάλιν τράπεν ὄσσε φαεινώ
τὸν δ' ἄγε χειρὸς ἑλοῦσα διὸς θυγάτηρ ἀφροδίτη,
πυκνὰ μάλα στενάχοντα. μόγις δ' ἐσαγείρατο θυμόν.
τὴν δ' ὡς οὖν ἐνόησε θεὰ λευκώλενος ἥρη,
αὐτίκ' ἀθηναίην ἔπεα πτερόεντα προσηύδα.
ὢ πόποι αἰγιόχοιο διὸς τέκος ἀτρυτώνη,
καὶ δ' αὖθ' ἡ κυνάμυια ἄγει βροτολοιγὸν ἄρηα
δηΐου ἐκ πολέμοιο κατὰ κλόνον, ἀλλὰ μέτελθε.
Ὣς φάτ' ἀθηναίη δὲ μετέσσυτο χαῖρε δὲ θυμῷ
καί ῥ' ἐπιεισαμένη πρὸς στήθεα χειρὶ παχείῃ
ἤλασε, τῆς δ' αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ.
τὼ μὲν ἄρ' ἄμφω κεῖντο ποτὶ χθονὶ πουλυβοτείρῃ.
ἣ δ' ἄρ' ἐπευχομένη ἔπεα πτερόεντ' ἀγόρευε.
Τοιοῦτοι νῦν πάντες ὅσοι τρώεσσιν ἀρωγοὶ
εἶεν, ὅτ' ἀργείοισι μαχοίατο θωρηκτῇσιν
ὧδέ τε θαρσαλέοι καὶ τλήμονες ὡς ἀφροδίτη,
ἦλθεν ἄρη ἐπίκουρος ἐμῷ μένει ἀντιόωσα.
τῷ κε δὴ πάλαι ἄμμες ἐπαυσάμεθα πτολέμοιο
ἰλίου ἐκπέρσαντες ἐϋκτίμενον πτολίεθρον,
Ὣς φάτο, μείδησε δὲ θεὰ λευκώλενος ἥρη,
αὐτὰρ ἀπόλλωνα προσέφη κρείων ἐνοσίχθων.
φοῖβε τί ἢ δὴ νῶϊ διέσταμεν οὐδὲ ἔοικεν
ἀρξάντων ἑτέρων τὸ μὲν αἴσχιον αἴκ' ἀμαχητὶ
ἴομεν οὔλυμπον δὲ διὸς ποτὶ χαλκοβατὲς δῶ.
ἄρχε, σὺ γὰρ γενεῆφι νεώτερος οὐ γὰρ ἔμοιγε
καλὸν ἐπεὶ πρότερος γενόμην καὶ πλείονα οἶδα.
νηπύτι, ὡς ἄνοον κραδίην ἔχες, οὐδέ νυ τῶν περ
μέμνηαι ὅσα δὴ πάθομεν κακὰ ἴλιον ἀμφὶ

αὐτὰρ ἐπεὶ ξάνθοιο δάμη μένος, οἱ μὲν ἔπειτα
παυσάσθην, ἥρη γὰρ ἐρύκακε χωομένη περ,
ἐν δ' ἄλλοισι θεοῖσιν ἔρις πέσε βεβριθυῖα
ἀργαλέη, δίχα δέ σφιν ἐνὶ φρεσὶ θυμὸς ἄητο,
σὺν δ' ἔπεσον μεγάλῳ ὁμάδῳ βράχε δ' εὐρεῖα χθών,
ἀμφὶ δὲ σάλπιγξεν μέγας οὐρανὸς, ἄϊε δὲ ζεὺς
ἥμενος οὐλύμπῳ, ἐγέλασσε δέ οἱ φίλον ἦτορ
γηθοσύνῃ ὅθ' ὁρῶν θεοὺς ἔριδι ξυνιόντας,
ἔνθ' οἵ γ' οὐκ ἔτι δηρὸν ἀφέστασαν, ἦρχε γὰρ ἄρης
ῥινοτόρος, καὶ πρῶτος ἀθηναίῃ ἐπόρουσε,
χάλκεον ἔγχος ἔχων καὶ ὀνείδειον φάτο μῦθον.
τίπτ' αὖ ὦ κυνόμυια θεοὺς ἔριδι ξυνελαύνεις,
θάρσος ἄητον ἔχουσα, μέγας δέ σε θυμὸς ἀνῆκεν.
ἦ οὐ μέμνῃ ὅτε τυδεΐδην διομήδε' ἀνῆκας
οὐτάμεναι, αὐτὴ δὲ πανόψιον ἔγχος ἑλοῦσα.
ἰθὺς ἐμεῦ ὦσας, διὰ δὲ χρόα καλὸν ἔδαψας.
τώσ' αὖ νῦν ὀΐω ἀποτισέμεν ὅσσα μ' ἔοργας.
Ὣς εἰπὼν, οὔτησε κατ' αἰγίδα θυσανόεσσαν
σμερδαλέην, ἣν οὐδὲ διὸς δάμνησι κεραυνὸς,
τῇ μιν ἄρης οὔτησε μιαιφόνος ἔγχεϊ μακρῷ,
ἣ δ' ἀναχασσαμένη λίθον εἵλετο χειρὶ παχείῃ,
κείμενον ἐν πεδίῳ μέλανα τρηχύν τε μέγαν τε,
τόν ῥ' ἄνδρες πρότεροι θέσαν ἔμμεναι οὖρον ἀρούρης.
τῷ βάλε θοῦρον ἄρηα κατ' αὐχένα, λῦσε δὲ γυῖα.
ἑπτὰ δ' ἐπέσχε πέλεθρα πεσὼν ἐκόνισε δὲ χαίτας,
τεύχεά τ' ἀμφαράβησε, γέλασσε δὲ παλλὰς ἀθήνη.
καί οἱ ἐπευχομένη ἔπεα πτερόεντα προσηύδα.
Νηπύτι' οὐδέ νύ πω περ ἐπεφράσω ὅσσον ἀρείων
εὔχομ' ἐγὼν ἔμεναι ὅτι μοι μένος ἀντιφερίζεις,
οὕτω κεν τῆς μητρὸς ἐρινύας ἐξαποτίνοις,

τείροντ' ἐγχέλυές τε καὶ ἰχθύες, οἳ κατὰ δίνας,
οἳ κατὰ καλὰ ῥέεθρα κυβίστων ἔνθα καὶ ἔνθα·
πνοιῇ τειρόμενοι πολυμήτιος ἡφαίστοιο,
καίετο δ' ἲς ποταμοῖο· ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν
ἥφαιστ', οὔτις σοί γε θεῶν δύνατ' ἀντιφερίζειν·
οὐδ' ἂν ἐγὼ σοί γ' ὧδε πυρὶ φλεγέθοντι μαχοίμην,
λῆγ' ἔριδος· τρῶας δὲ καὶ αὐτίκα δῖος ἀχιλλεὺς,
ἄστεος ἐξελάσειε, τί μοι ἔριδος καὶ ἀρωγῆς,
φῆ πυρὶ καιόμενος, ἀνὰ δ' ἔφλυε καλὰ ῥέεθρα·
ὡς δὲ λέβης ζεῖ ἔνδον ἐπειγόμενος πυρὶ πολλῷ,
κνίσην μελδόμενος ἁπαλοτρεφέος σιάλοιο
πάντοθεν ἀμβολάδην, ὑπὸ δὲ ξύλα κάγκανα κεῖται,
ὣς τοῦ καλὰ ῥέεθρα πυρὶ φλέγετο, ζέε δ' ὕδωρ,
οὐδ' ἔθελε προρέειν, ἀλλ' ἴσχετο· τεῖρε δ' ἀϋτμὴ
ἡφαίστοιο βίηφι πολύφρονος, αὐτὰρ ὅ γ' ἥρην
πολλὰ λισσόμενος ἔπεα πτερόεντα προσηύδα·
ἥρη, τίπτε σὸς υἱὸς ἐμὸν ῥόον ἔχραε κήδειν
ἐξ ἄλλων, οὐ μέν τοι ἐγὼ τόσον αἴτιός εἰμι,
ὅσον οἱ ἄλλοι πάντες ὅσοι τρώεσιν ἀρωγοί,
ἀλλ' ἤτοι μὲν ἐγὼν ἀποπαύσομαι εἰ σὺ κελεύεις,
παυέσθω δὲ καὶ οὗτος, ἐγὼ δ' ἐπὶ καὶ τόδ' ὀμοῦμαι,
μήποτ' ἐπὶ τρώεσιν ἀλεξήσειν κακὸν ἦμαρ,
μηδ' ὁπόταν τροίη μαλερῷ πυρὶ πᾶσα δάηται
καιομένη, καίωσι δ' ἀρήιοι υἷες ἀχαιῶν,
αὐτὰρ ἐπεὶ τό γ' ἄκουσε θεὰ λευκώλενος ἥρη,
αὐτίκ' ἄρ' ἥφαιστον προσεφώνεεν ὃν φίλον υἱόν·
ἥφαιστε, σχέο τέκνον ἀγακλεές, οὐ γὰρ ἔοικεν
ἀθάνατον θεὸν ὧδε βροτῶν ἕνεκα στυφελίζειν,
Ὣς ἔφαθ', ἥφαιστος δὲ κατέσβεσε θεσπιδαὲς πῦρ·
ἄψορρον δ' ἄρα κῦμα κατέσσυτο καλὰ ῥέεθρα.

ἔσται τυμβοχοῆς, ὅτε μιν θάπτωσιν ἀχαιοί,
ἦ καὶ ἐπῶρτ' ἀχιλῆϊ κυκώμενος, ὑψόσε θύων,
μορμύρων ἀφρῷ τε καὶ αἵματι καὶ νεκύεσιν,
πορφύρεον δ' ἄρα κῦμα διϊπετέος ποταμοῖο
ἵστατ' ἀειρόμενον, κατὰ δ' ᾕρεε πηλεΐωνα·
ἥρη δὲ μέγ' ἄϋσε περιδείσασ' ἀχιλῆϊ·
μή μιν ἀποέρσειε μέγας ποταμὸς βαθυδίνης,
αὐτίκα δ' ἥφαιστον προσεφώνεε φίλον υἱόν,
ὄρσεο κυλλοπόδιον ἐμὸν τέκος ἄντα σέθεν γάρ.
ξάνθον δινήεντα μάχῃ ἠΐσκομεν εἶναι.
ἀλλ' ἐπάμυνε τάχιστα πιφαύσκεο δὲ φλόγα πολλήν,
αὐτὰρ ἐγὼ ζεφύροιο καὶ ἀργεστᾶο νότοιο,
εἴσομαι ἐξ ἁλόθεν χαλεπὴν ὄρσουσα θύελλαν,
ἥ κεν ἀπὸ τρώων κεφαλὰς καὶ τεύχεα κήαι,
φλέγμα κακὸν φορέουσα σὺ δὲ ξάνθοιο παρ' ὄχθας
δένδρεα καῖ', ἐν δ' αὐτὸν ἵει πυρί, μηδέ σε πάμπαν
μειλιχίοις ἐπέεσιν ἀποτρεπέτω καὶ ἀρειῇ,
μηδὲ πρὶν ἀπόπαυε τεὸν μένος, ἀλλ' ὁπόταν δὴ
φθέγξομ' ἐγὼν ἰάχουσα, τότε σχεῖν ἀκάματον πῦρ.
Ὣς ἔφαθ', ἥφαιστος δὲ τιτύσκετο θεσπιδαὲς πῦρ.
πρῶτα μὲν ἐν πεδίῳ πῦρ δαίετο καῖε δὲ νεκροὺς
πολλούς, οἵ ῥα κατ' αὐτὸν ἅλις ἔσαν, οὓς κτάν' ἀχιλλεύς,
πᾶν δ' ἐξηράνθη πεδίον, σχέτο δ' ἀγλαὸν ὕδωρ,
ὡς δ' ὅτ' ὀπωρινὸς βορέης νεοαρδέ' ἀλωὴν
αἶψ' ἂν ξηράνῃ, χαίρει δέ μιν ὅς τις ἐθείρῃ,
ὣς ἐξηράνθη πεδίον πᾶν, κὰδ δ' ἄρα νεκροὺς
κῆεν, ὁ δ' ἐς ποταμὸν τρέψε φλόγα παμφανόωσαν.
καίοντο πτελέαι τε καὶ ἰτέαι, ἠδὲ μυρῖκαι,
καίετο δὴ λωτός τε ἠδὲ θρύον ἠδὲ κύπειρον,
τὰ περὶ καλὰ ῥέεθρα ἅλις ποταμοῖο πεφύκει.

αὐτὰρ τοι πυκινῶς ὑποθησόμεθ' αἴ κε πίθηαι
μὴ πρὶν παύειν χεῖρας ὁμοιΐου πολέμοιο,
πρὶν κατὰ ἰλιόφιν κλυτὰ τείχεα λαὸν ἐέλσαι
τρωϊκὸν, ὅς κε φύγησι, σὺ δ' ἕκτορι θυμὸν ἀπούρας
ἂψ ἐπὶ νῆας ἴμεν δίδομεν δέ τοι εὖχος ἀρέσθαι.
τὼ μὲν ἄρ' ὣς εἰπόντε μετ' ἀθανάτους ἀπεβήτην.
αὐτὰρ ὃ βῆ μέγα γάρ ῥα θεῶν ὤτρυνεν ἐφετμὴ
ἐς πεδίον, τὸ δὲ πᾶν πλῆθ' ὕδατος ἐκχυμένοιο.
πολλὰ δὲ τεύχεα καλὰ δαϊκταμένων αἰζηῶν,
πλῶον καὶ νέκυες, τοῦ δ' ὑψόσε γούνατ' ἐπήδα
πρὸς ῥόον ἀΐσσοντος ἀν' ἰθὺν, οὐδέ μιν ἶσχε
εὐρὺ ῥέων ποταμὸς μέγα γὰρ σθένος ἔμβαλ' ἀθήνη.
οὐδὲ σκάμανδρος ἔληγε τὸ ὃν μένος, ἀλλ' ἔτι μᾶλλον
χώετο πηλεΐωνι, κόρυσσε δὲ κῦμα ῥόοιο
ὑψόσ' ἀειρόμενος, σιμόεντι δὲ κέκλετ' ἀΰσας.
φίλε κασίγνητε σθένος ἀνέρος ἀμφότεροί περ
σχῶμεν, ἐπεὶ τάχα ἄστυ μέγα πριάμοιο ἄνακτος
ἐκπέρσει, τρῶες δὲ κατὰ μόθον οὐ μενέουσιν,
ἀλλ' ἐπάμυνε τάχιστα, καὶ ἐμπίπληθι ῥέεθρα
ὕδατος ἐκ πηγέων πάντας δ' ὀρόθυνον ἐναύλους.
ἵστη δὲ μέγα κῦμα πολὺν δ' ὀρυμαγδὸν ὄρινε.
φιτρῶν καὶ λάων ἵνα παύσομαι ἄγριον ἄνδρα.
ὃς δὴ νῦν κρατέει μέμονεν δ' ὅγε ἶσα θεοῖσιν.
φημὶ γὰρ οὔτε βίην χραισμησέμεν οὔτε τι εἶδος.
οὔτε τὰ τεύχεα καλὰ τά που μάλα νειόθι λίμνης
κείσεθ' ὑπ' ἰλύος κεκαλυμμένα κὰδ δέ μιν αὐτὸν.
εἰλύσω ψαμάθοισιν, ἅλις χέραδος περιχεύας
μυρίον, οὐδέ οἱ ὀστέ' ἐπιστήσονται ἀχαιοί,
ἀλλέξαι τόσσην οἱ ἄσιν καθύπερθε καλύψω.
αὐτοῦ οἱ καὶ σῆμα τετεύξεται, οὐδέ τι μιν χρεὼ

ὣς αἰεὶ ἀχιλῆα κιχήσατο κῦμα ῥόοιο,
καὶ λαιψηρὸν ἐόντα, θεοὶ δέ τε φέρτεροι ἀνδρῶν.
ὁσσάκι δ' ὁρμήσειε ποδάρκης δῖος ἀχιλλεὺς
στῆναι ἐναντίβιον καὶ γνώμεναι εἴ μιν ἅπαντες
ἀθάνατοι φοβέουσι τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,
τοσσάκι μιν μέγα κῦμα διιπετέος ποταμοῖο
πλάζ' ὤμους καθύπερθεν· ὁ δ' ὑψόσε ποσσὶν ἐπήδα,
θυμῷ ἀνιάζων, ποταμὸς δ' ὑπὸ γούνατ' ἐδάμνα
λάβρος ὕπαιθα ῥέων, κονίην δ' ὑπέρεπτε ποδοῖιν.
πηλεΐδης δ' ᾤμωξεν ἰδὼν ἐς οὐρανὸν εὐρύν.
Ζεῦ πάτερ ὡς οὔτις με θεῶν ἐλεεινὸν ὑπέστη
ἐκ ποταμοῖο σαῶσαι, ἔπειτα δὲ καί τι πάθοιμι.
ἄλλος δ' οὔτις μοι τόσον αἴτιος οὐρανιώνων,
ἀλλὰ φίλη μήτηρ, ἥ με ψεύδεσσιν ἔθελγεν,
ἥ μ' ἔφατο τρώων ὑπὸ τείχεϊ θωρηκτάων,
λαιψηροῖς ὀλέεσθαι ἀπόλλωνος βελέεσσιν,
ὥς μ' ὄφελ' ἕκτωρ κτεῖναι ὃς ἐνθάδε τέτραφ' ἄριστος·
τῷ κ' ἀγαθὸς μὲν ἔπεφν', ἀγαθὸν δέ κεν ἐξενάριξε.
νῦν δέ με λευγαλέῳ θανάτῳ εἵμαρτο ἁλῶναι,
ἐρχθέντ' ἐν μεγάλῳ ποταμῷ ὡς παῖδα συφορβόν.
ὅν ῥά τ' ἔναυλος ἀποέρσει χειμῶνι περῶντα.
Ὣς φάτο, τὸν δὲ μάλ' ὦκα ποσειδάων καὶ ἀθήνη
στήτην ἐγγὺς ἰόντε δέμας δ' ἄνδρεσσιν ἐΐκτην,
χειρὶ δὲ χεῖρα λαβόντες ἐπιστώσαντ' ἐπέεσσι.
Τοῖσι δὲ μύθων ἦρχε ποσειδάων ἐνοσίχθων,
πηλεΐδη μήτ' ἄρ τι λίην τρέε, μήτ' ἔτι τάρβει.
τοίω γάρ τοι νῶϊ θεῶν ἐπιταρρόθω εἰμὲν,
ζηνὸς ἐπαινήσαντος ἐγὼ καὶ παλλὰς ἀθήνη.
ὡς οὔ τοι ποταμῷ γε δαμήμεναι αἴσιμόν ἐστιν,
ἀλλ' ὅδε μὲν τάχα λωφήσει, σὺ δὲ εἴσεαι αὐτός.

ἦ, καὶ ἀχιλλεὺς μὲν δουρικλυτὸς ἔνθορε μέσσῳ
κρημνοῦ ἀπαΐξας, ὁ δ᾽ ἐπέσσυτ᾽ οἴδματι θύων,
πάντα δ᾽ ὄρινε ῥέεθρα κυκώμενος. ὦσε δὲ νεκροὺς
πολλούς, οἵ ῥα κατ᾽ αὐτὸν ἅλις ἔσαν, οὓς κτάν᾽ ἀχιλλεὺς
τοὺς ἔκβαλλε θύραζε μεμυκὼς, ἠΰτε ταῦρος
χέρσονδε. ζωοὺς δὲ σάω κατὰ καλὰ ῥέεθρα
κρύπτων ἐν δίνῃσι βαθείῃσιν μεγάλῃσι.
δεινὸν δ᾽ ἀμφ᾽ ἀχιλῆα κυκώμενον ἵστατο κῦμα.
ὤθει δ᾽ ἐν σάκεϊ πίπτων ῥόος, οὐδὲ πόδεσσιν
εἶχε στηρίξασθαι, ὁ δὲ πτελέην ἕλε χερσὶν
εὐφυέα μεγάλην, ἡ δ᾽ ἐκ ῥιζῶν ἐριποῦσα
κρημνὸν ἅπαντα διῶσεν, ἐπέσχε δὲ καλὰ ῥέεθρα
ὄζοισι πυκινοῖσι, γεφύρωσεν δέ μιν αὐτὸν,
εἴσω πᾶσ᾽ ἐριποῦσ᾽, ὁ δ᾽ ἄρ᾽ ἐκ λίμνης ἀνορούσας,
ἤϊξεν πεδίοιο ποσὶ κραιπνοῖσι πέτεσθαι
δείσας. οὐδέ τ᾽ ἔληγε μέγας θεὸς, ὦρτο δ᾽ ἐπ᾽ αὐτῷ
ἀκροκελαινιόων, ἵνα μιν παύσειε πόνοιο
δῖον ἀχιλλῆα, τρώεσσι δὲ λοιγὸν ἀλάλκοι,
πηλείδης δ᾽ ἀπόρουσεν ὅσον τ᾽ ἐπὶ δουρὸς ἐρωὴ
αἰετοῦ οἴματ᾽ ἔχων μέλανος τοῦ θηρητῆρος,
ὅς θ᾽ ἅμα κάρτιστός τε καὶ ὤκιστος πετεηνῶν,
τῷ ἐικὼς ἤϊξεν, ἐπὶ στήθεσσι δὲ χαλκὸς
σμερδαλέον κονάβιζεν ὕπαιθα δὲ τοῖο λιασθεὶς
φεῦγ᾽, ὁ δ᾽ ὄπισθε ῥέων ἕπετο μεγάλῳ ὀρυμαγδῷ
ὡς δ᾽ ὅτ᾽ ἀνὴρ ὀχετηγὸς ἀπὸ κρήνης μελανύδρου
ἀμφυτὰ καὶ κήπους ὕδατος ῥόον ἡγεμονεύει,
χερσὶ μάκελλαν ἔχων ἀμάρης δ᾽ ἐξ ἔχματα βάλλων
τοῦ μέν τε προρέοντος ὑπὸ ψηφῖδες ἅπασαι
ὀχλεῦνται, τὸ δέ τ᾽ ὦκα κατειβόμενον κελαρύζει
χώρῳ ἐνὶ προαλεῖ, φθάνει δέ τε καὶ τὸν ἄγοντα.

ὣς αἰεὶ

τὸν μὲν ἄρ' ἐγχέλυές τε καὶ ἰχθύες ἀμφεπένοντο
δημὸν ἐρεπτόμενοι ἐπινεφρίδιον κείροντες.
αὐτὰρ ὁ βῆ ῥ' ἰέναι μετὰ παίονας ἱπποκορυστὰς,
οἵ ῥ' ἔτι πὰρ ποταμὸν πεφοβήατο δινήεντα,
ὡς εἶδον τὸν ἄριστον ἐνὶ κρατερῇ ὑσμίνῃ
χέρσ' ὕπο πηλεΐδαο καὶ ἄορι ἶφι δαμέντα,
ἔνθ' ἕλε θερσίλοχόν τε μύδωνά τε ἀστύπυλόν τε
μνῆσόν τε θράσιόν τε, καὶ αἴνιον ἠδ' ὀφελέστην,
καὶ νύ κ' ἔτι πλέονας κτάνε παίονας ὠκὺς ἀχιλλεύς.
εἰ μὴ χωσάμενος προσέφη ποταμὸς βαθυδίνης,
ἀνέρι εἰσάμενος βαθέης δ' ἐκφθέγξατο δίνης,
Ὦ ἀχιλεῦ, πέρι μὲν κρατέεις πέρι δ' αἴσυλα ῥέζεις
ἀνδρῶν, αἰεὶ γάρ τοι ἀμύνουσι θεοὶ αὐτοί,
εἴ σοι τρῶας ἔδωκε κρόνου πάϊς πάντας ὀλέσσαι,
ἐξ ἐμέθεν γ' ἐλάσας πεδίον κατὰ μέρμερα ῥέζε.
πλήθει γὰρ δή μοι νεκύων ἐρατεινὰ ῥέεθρα,
οὐδέ τι πῃ δύναμαι προχέειν ῥόον εἰς ἅλα δῖαν
στεινόμενος νεκύεσσι, σὺ δὲ κτείνεις ἀϊδήλως.
ἀλλ' ἄγε δὴ καὶ ἔασον ἄγη μ' ἔχει ὄρχαμε λαῶν.
Τὸν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς ἀχιλλεύς.
ἔσται ταῦτα σκάμανδρε διοτρεφὲς ὡς σὺ κελεύεις,
τρῶας δ' οὐ πρὶν λήξω ὑπερφιάλους ἐναρίζων.
πρὶν ἔλσαι κατὰ ἄστυ καὶ ἕκτορι πειρηθῆναι
ἀντιβίην, ἤ κέν με δαμάσεται, ἤ κεν ἐγὼ τόν.
Ὣς εἰπὼν τρώεσσιν ἐπέσσυτο δαίμονι ἶσος,
καὶ τότ' ἀπόλλωνα προσέφη ποταμὸς βαθυδίνης.
ὢ πόποι ἀργυρότοξε διὸς τέκος οὐ σύ γε βουλὰς
εἰρύσαο κρονίωνος ὅ τοι μάλα πόλλ' ἐπέτελλε,
τρωσὶ παρεστάμεναι καὶ ἀμύνειν, εἰς ὅ κεν ἔλθῃ
δείελος ὀψὲ δύων, σκιάσῃ δ' ἐρίβωλον ἄρουραν.

πηλεΐδης δ' ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
ἆλτ' ἐπί οἱ μεμαώς. ὃ δ' ἄρα μελίην ἀχιλῆος
οὐ δύνατ' ἐκ κρημνοῖο ἐρύσσαι χειρὶ παχείῃ.
τρὶς μέν μιν πελέμιξεν ἐρύσσασθαι μενεαίνων,
τρὶς δὲ μεθῆκε βίης, τὸ δὲ τέταρτον ἤθελε θυμῷ
ἆξαι, ἐπιγνάμψας δόρυ μείλινον αἰακίδαο
ἀλλὰ πρὶν ἀχιλεὺς σχεδὸν ἄορι θυμὸν ἀπηύρα.
γαστέρα γάρ μιν τύψε παρ' ὀμφαλὸν, ἐκ δ' ἄρα πᾶσαι
χύντο χαμαὶ χολάδες, τὸν δὲ σκότος ὄσσε κάλυψεν
ἀσθμαίνοντ', ἀχιλεὺς δ' ἄρ' ἐνὶ στήθεσσιν ὀρούσας
τεύχεά τ' ἐξενάριξε, καὶ εὐχόμενος ἔπος ηὔδα.
κεῖσ' οὕτω, χαλεπόν τοι ἐρισθενέος κρονίωνος
παισὶν ἐριζέμεναι ποταμοῖό περ ἐκγεγαῶτα.
φῆσθα σὺ μὲν ποταμοῦ γένος ἔμμεναι εὐρὺ ῥέοντος.
αὐτὰρ ἐγὼ γενεὴν μεγάλου διὸς εὔχομαι εἶναι,
τίκτε μ' ἀνὴρ πολλοῖσιν ἀνάσσων μυρμιδόνεσσι,
πηλεὺς αἰακίδης, ὃ δ' ἄρ αἰακὸς ἐκ διὸς ἦεν.
τῷ κρείσσων μὲν ζεὺς ποταμῶν ἁλιμυρηέντων,
κρείσσων δ' αὖτε διὸς γενεὴ ποταμοῖο τέτυκται.
καὶ γὰρ σοὶ ποταμός γε μέγας πάρα, εἰ δύναταί τι
χραισμεῖν, ἀλλ' οὐκ ἔστι διὶ κρονίωνι μάχεσθαι.
τῷ οὔτε κρείων ἀχελώϊος ἰσοφαρίζει,
οὐδὲ βαθυρρείταο μέγα σθένος ὠκεανοῖο,
ἐξ οὗπερ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα
καὶ πᾶσαι κρῆναι καὶ φρείατα μακρὰ νάουσιν.
ἀλλὰ καὶ ὃς δείδοικε διὸς μεγάλοιο κεραυνὸν
δεινήν τε βροντὴν, ὅτ' οὐρανόθεν σμαραγήσῃ.
ἦ ῥα, καὶ ἐκ κρημνοῖο ἐρύσσατο χάλκεον ἔγχος,
τὸν δὲ κατ' αὐτόθι λεῖπεν ἐπεὶ φίλον ἦτορ ἀπηύρα
κείμενον ἐν ψαμάθοισι, δίαινε δέ μιν μέλαν ὕδωρ

πρεσβυτάτη, τῇ γάρ ῥα μίγη ποταμὸς βαθυδίνης.
τῷ ῥ' ἀχιλεὺς ἐπόρουσεν· ὁ δ' ἀντίος ἐκ ποταμοῖο
ἔστη ἔχων δύο δοῦρε, μένος δέ οἱ ἐν φρεσὶ θῆκε
ξάνθος, ἐπεὶ κεχόλωτο δαϊκταμένων αἰζηῶν,
τοὺς ἀχιλεὺς ἐδάϊζε κατὰ ῥόον οὐδ' ἐλέαιρεν.
οἱ δ' ὅτε δὴ σχεδὸν ἦσαν ἐπ' ἀλλήλοισιν ἰόντες,
τὸν πρότερος προσέειπε ποδάρκης δῖος ἀχιλλεύς.
τίς πόθεν εἰς ἀνδρῶν, ὅ μευ ἔτλης ἀντίος ἐλθεῖν;
δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσι.
Τὸν δ' αὖ πηλεγόνος προσεφώνεε φαίδιμος υἱός.
πηλείδη μεγάθυμε, τί ἦ γενεὴν ἐρεείνεις,
εἴμ' ἐκ παιονίης ἐριβώλου τηλόθ' ἐούσης,
παίονας ἄνδρας ἄγων δολιχεγχέας, ἥδε δέ μοι νῦν
ἠὼς ἑνδεκάτη ὅτ' ἐς ἴλιον εἰλήλουθα.
αὐτὰρ ἐμοὶ γενεὴ ἐξ ἀξίου εὐρὺ ῥέοντος.
ἀξίου, ὃς κάλλιστον ὕδωρ ἐπὶ γαῖαν ἵησι,
ὃς τέκε πηλεγόνα κλυτὸν ἔγχεϊ, τὸν δ' ἐμέ φασι
γείνασθαι, νῦν αὖτε μαχώμεθα φαίδιμ' ἀχιλλεῦ.
Ὣς φάτ' ἀπειλήσας, ὁ δ' ἀνέσχετο δῖος ἀχιλλεὺς
πηλιάδα μελίην, ὁ δ' ἁμαρτῇ δούρασιν ἀμφὶς
ἥρως ἀστεροπαῖος, ἐπεὶ περιδέξιος ἦεν,
καί ῥ' ἑτέρῳ μὲν δουρὶ σάκος βάλεν, οὐδὲ διὰ πρὸ
ῥῆξε σάκος, χρυσὸς γὰρ ἐρύκακε δῶρα θεοῖο.
τῷ δ' ἑτέρῳ μιν πῆχυν ἐπιγράβδην βάλε χειρὸς
δεξιτερῆς, σύτο δ' αἷμα κελαινεφὲς, ἡ δ' ὑπὲρ αὐτοῦ,
γαίῃ ἐνεστήρικτο, λιλαιομένη χροὸς ἆσαι,
δεύτερος αὖτ' ἀχιλλεὺς μελίην ἰθυπτίωνα
ἀστεροπαίῳ ἐφῆκε κατακτάμεναι μενεαίνων,
καὶ τοῦ μέν ῥ' ἀφάμαρτεν, ὁ δ' ὑψηλὴν βάλεν ὄχθην
μεσσοπαγὲς δ' ἄρ' ἔθηκε κατ' ὄχθης μείλινον ἔγχος.

ἤ ὅ γε δουρὶ βαλὼν, ἢ ἀπὸ νευρῆφιν ὀϊστῷ.
Ὣς φάτο, τοῦ δ' αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ.
ἔγχος μέν ῥ' ἀφέηκεν, ὃ δ' ἕζετο χεῖρε πετάσσας
ἀμφοτέρας ἀχιλεὺς δ' ἐρυσάμενος ξίφος ὀξὺ
τύψε κατὰ κληῗδα παρ' αὐχένα, πᾶν δέ οἱ εἴσω
δῦ ξίφος ἄμφηκες, ὃ δ' ἄρα πρηνὴς ἐπὶ γαίῃ
κεῖτο ταθεὶς, ἐκ δ' αἷμα μέλαν ῥέε, δεῦε δὲ γαῖαν.
τὸν δ' ἀχιλεὺς ποταμόν δὲ λαβὼν ποδὸς, ἧκε φέρεσθαι
καί οἱ ἐπευχόμενος, ἔπεα πτερόεντ' ἀγόρευεν.
ἐνταυθοῖ νῦν κεῖσο μετ' ἰχθύσιν, οἵ σ' ὠτειλῆς
αἷμ' ἀπολιχμήσονται ἀκηδέες, οὐδέ σε μήτηρ
ἐνθεμένη λεχέεσσι γοήσεται, ἀλλὰ σκάμανδρος
οἴσει δινήεις, εἴσω ἁλὸς εὐρέα κόλπον,
θρώσκων τις κατὰ κῦμα μέλαιναν φρῖχ' ὑπαΐξει.
ἰχθὺς ὅς κε φάγῃσι λυκάονος ἀργέτα δημὸν
φθείρεσθ', εἰσόκεν ἄστυ κιχείομεν ἰλίου ἱρῆς
ὑμεῖς μὲν φεύγοντες ἐγὼ δ' ὄπιθεν κεραΐζων.
οὐδ' ὑμῖν ποταμός περ ἐΰρροος ἀργυροδίνης
ἀρκέσει, ᾧ δὴ δηθὰ πολεῖς ἱερεύετε ταύρους,
ζωοὺς δ' ἐν δίνῃσι καθιέτε μώνυχας ἵππους.
ἀλλὰ καὶ ὧς ὀλέεσθε κακὸν μόρον εἰσόκε πάντες
τίσετε πατρόκλοιο φόνον, καὶ λοιγὸν ἀχαιῶν,
οὓς ἐπὶ νηυσὶ θοῇσιν ἐπέφνετε νόσφιν ἐμεῖο.
Ὣς ἄρ' ἔφη, ποταμὸς δὲ χολώσατο κηρόθι μᾶλλον.
ὥρμηνεν δ' ἀνὰ θυμὸν ὅπως παύσειε πόνοιο
δῖον ἀχιλλῆα, τρώεσσι δὲ λοιγὸν ἀλάλκοι,
τόφρα δὲ πηλέος υἱὸς ἔχων δολιχόσκιον ἔγχος.
ἀστεροπαίῳ ἐπᾶλτο κατακτάμεναι μενεαίνων
υἱεῖ πηλεγόνος, τὸν δ' ἄξιος εὐρυρέεθρος
γείνατο καὶ περίβοια ἀκεσσαμενοῖο θυγατρῶν

μοῖρ' ὀλοή. μέλλω που ἀπεχθέσθαι Διὶ πατρί,
ὅς με σοὶ αὖτις ἔδωκε. μινυνθάδιον δέ με μήτηρ
γείνατο λαοθόη, θυγάτηρ ἄλταο γέροντος.
ἄλταω ὃς λελέγεσσι φιλοπτολέμοισιν ἀνάσσει,
πήδασον αἰπήεσσαν ἔχων, ὑπὸ σατνιόεντι,
τοῦ δ' ἔχε θυγατέρα πρίαμος, πολλὰς δὲ καὶ ἄλλας,
τῆς δὲ δύο γενόμεσθα, σὺ δ' ἄμφω δειροτομήσεις,
ἤτοι τὸν πρώτοισι μετὰ πρυλέεσσι δάμασσας
ἀντίθεον πολύδωρον ἐπεὶ βάλες ὀξέϊ δουρί
νῦν δὲ δὴ ἐνθάδε μοι κακὸν ἔσσεται. οὐ γὰρ ὀΐω
σὰς χεῖρας φεύξεσθαι, ἐπεί ῥ' ἐπέλασσέ γε δαίμων.
ἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ φρεσὶ βάλλεο σῇσιν
μή με κτεῖν' ἐπεὶ οὐχ' ὁμογάστριος ἕκτορός εἰμι,
ὅς τοι ἑταῖρον ἔπεφνεν ἐνηέα τε κρατερόν τε.
Ὣς ἄρα μιν πριάμοιο, προσηύδα φαίδιμος υἱὸς
λισσόμενος ἐπέεσσιν, ἀμείλικτον δ' ὄπ' ἄκουσε,
νήπιε, μή μοι ἄποινα πιφαύσκεο μηδ' ἀγόρευε
πρὶν μὲν γὰρ πάτροκλον ἐπισπεῖν μόρσιμον ἦμαρ,
τόφρα τί μοι πεφιδέσθαι ἐνὶ φρεσὶ φίλτερον ἦεν,
τρώων, καὶ πολλοὺς ζωοὺς ἕλον ἠδ' ἐπέρασσα,
νῦν δ' οὐκ ἔσθ' ὅς τις θάνατον φύγῃ ὅν κε θεός γε
ἰλίου προπάροιθεν ἐμῇς ἐν χερσὶ βάλῃσι
συμπάντων τρώων πέρι δ' αὖ πριάμοιό γε παίδων.
ἀλλὰ φίλος θάνε καὶ σύ, τίη ὀλοφύρεαι αὔτως,
κάτθανε καὶ πάτροκλος, ὅ περ σέο πολλὸν ἀμείνων.
οὐχ ὁράᾳς οἷος κἀγὼ καλός τε μέγας τε,
πατρὸς δ' εἰμ' ἀγαθοῖο, θεὰ δέ με γείνατο μήτηρ.
ἀλλ' ἔπι τοι κἀμοὶ θάνατος καὶ μοῖρα κραταιή
ἔσσεται, ἢ ἠὼς, ἢ δείλη, ἢ μέσον ἦμαρ,
ὁππότε τις καὶ ἐμεῖο ἄρης ἐκ θυμὸν ἕληται,

ὀχθήσας δ' ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν,
ὢ πόποι ἦ μέγα θαῦμα τόδ' ὀφθαλμοῖσιν ὁρῶμαι·
ἦ μάλα δὴ Τρῶες μεγαλήτορες οὕς περ ἔπεφνον
αὖτις ἀναστήσονται ὑπὸ ζόφου ἠερόεντος,
οἷον δὴ καὶ ὅδ' ἦλθε φυγὼν ὑπονηλεὲς ἦμαρ.
Λῆμνον ἐς ἠγαθέην πεπερημένος, οὐδέ μιν ἔσχε
πόντος ἁλὸς πολιῆς ὃ πολέας ἀέκοντας ἐρύκει.
ἀλλ' ἄγε δὴ καὶ δουρὸς ἀκωκῆς ἡμετέροιο
γεύσεται, ὄφρα ἴδωμαι ἐνὶ φρεσὶν ἠδὲ δαείω·
ἢ ἄρ ὁμῶς καὶ κεῖθεν ἐλεύσεται ἦ μιν ἐρύξει
γῆ φυσίζοος, ἥτε κατὰ κρατερόν περ ἐρύκει,
ὣς ὅρμαινε μένων, ὁ δέ οἱ σχεδὸν ἦλθε τεθηπὼς
γούνων ἅψασθαι μεμαώς, πέρι δ' ἤθελε θυμῷ
ἐκφυγέειν θάνατόν τε κακὸν καὶ κῆρα μέλαιναν,
ἤτοι ὁ μὲν δόρυ μακρὸν ἀνέσχετο δῖος ἀχιλλεύς,
οὐτάμεναι μεμαώς, ὁ δ' ὑπέδραμε καὶ βάλε γούνων
κύψας, ἐγχείη δ' ἄρ ὑπὲρ νώτου, ἐνὶ γαίῃ
ἔστη ἱεμένη χροὸς ἄμμεναι ἀνδρομέοιο,
αὐτὰρ ὁ τῇ ἑτέρῃ μὲν ἑλὼν ἐλλίσσετο γούνων·
τῇ δ' ἑτέρῃ ἔχεν ἔγχος ἀκαχμένον, οὐδὲ μεθίει
καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα·
γουνοῦμαί σ' ἀχιλεῦ σὺ δέ μ' αἴδεο καί μ' ἐλέησον
ἀντί τοι εἰμ' ἱκέταο διοτρεφὲς αἰδοίοιο·
πὰρ γὰρ σοὶ πρώτῳ πασάμην δημήτερος ἀκτὴν
ἤματι τῷ ὅτε μ' εἷλες εὐκτιμένῃ ἐν ἀλωῇ,
καί μ' ἐπέρασας ἄνευθεν ἄγων πατρός τε φίλων τε,
λῆμνον ἐς ἠγαθέην, ἑκατόμβοιον δέ τοι ἦλφον,
νῦν δὲ λύμην τρὶς τόσα πορών, ἠὼς δέ μοι ἐστὶν
ἥδε δυωδεκάτη, ὅτ' ἐς ἴλιον εἰλήλυθα
πολλὰ παθών. νῦν αὖ με τεῆς ἐν χερσὶν ἔθηκε

φεύγοντες πιμπλᾶσι μυχοὺς λιμένος εὐόρμου
δειδιότες, μάλα γάρ τε κατεσθίει ὅν κε λάβῃσιν
ὣς τρῶες ποταμοῖο κατὰ δεινοῖο ῥέεθρα
πτῶσσον ὑπὸ κρημνοὺς, ὃ δ' ἐπεὶ κάμε χεῖρας ἐναίρων.
ζωοὺς ἐκ ποταμοῖο δυώδεκα λέξατο κούρους,
ποινὴν πατρόκλοιο μενοιτιάδαο θανόντος
τοὺς ἐξῆγε θύραζε τεθηπότας ἠΰτε νεβρούς,
δῆσε δ' ὀπίσσω χεῖρας ἐϋτμήτοισιν ἱμᾶσι,
τοὺς αὐτοὶ φορέεσκον ἐπὶ στρεπτοῖσι χιτῶσι.
δῶκε δ' ἑταίροισιν κατάγειν κοίλας ἐπὶ νῆας.
αὐτὰρ ὃ, ἂψ ἐπόρουσε κατακτάμεναι μενεαίνων.
ἔνθ' υἷι πριάμοιο συνήντετο δαρδανίδαο
ἐκ ποταμοῦ φεύγοντι λυκάονι, τόν ῥά ποτ' αὐτὸς
ἦγε λαβὼν ἐκ πατρὸς ἀλωῆς οὐκ ἐθέλοντα
ἐννύχιος προμολών, ὃ δ' ἐρινεὸν ὀξέϊ χαλκῷ
τάμνε νέους ὅρπηκας, ἵν' ἅρματος ἄντυγες ἦεν.
τῷ δ' ἄρ' ἀνώϊστον κακὸν ἤλυθε δῖος ἀχιλλεύς.
καὶ τότε μέν μιν λῆμνον ἐϋκτιμένην ἐπέρησε
νηυσὶν ἄγων, ἀτὰρ υἱὸς ἰήσονος ὦνον ἔδωκε.
κεῖθεν δὲ ξεῖνός μιν ἐλύσατο, πολλὰ δ' ἔδωκεν
ἴμβριος ἠετίων, πέμψεν δ' ἐς δῖαν ἀρίσβην.
ἔνθεν ὑπεκπροφυγὼν, πατρώϊον ἵκετο δῶμα.
ἕνδεκα δ' ἤματα θυμὸν ἐτέρπετο οἷσι φίλοισιν.
ἐλθὼν ἐκ λήμνοιο, δυωδεκάτῃ δέ μιν αὖτις.
χερσὶν ἀχιλλῆος θεὸς ἔμβαλεν ὅς μιν ἔμελλε
πέμψειν ἀΐδαο, καὶ οὐκ ἐθέλοντα νέεσθαι.
τὸν δ' ὡς οὖν ἐνόησε ποδάρκης δῖος ἀχιλλεύς,
γυμνὸν ἄτερ κόρυθός τε καὶ ἀσπίδος οὐδ' ἔχεν ἔγχος
ἀλλὰ τὰ μέν ῥ' ἀπὸ πάντα χαμαὶ βάλε, τεῖρε γὰρ ἱδρὼς
φεύγοντ' ἐκ ποταμοῦ, κάματος δ' ὑπὸ γούνατ' ἐδάμνα.

# ΙΛΙΑΔΟΣ. Φ. ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Φῖ μόθος αἰακίδαο παρ' ἠιόνας ποταμοῖο.

Ἀλλ' ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο
ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο ζεύς,
ἔνθα διατμήξας τοὺς μὲν πεδίονδε δίωκε
πρὸς πόλιν, ᾗπερ οἱ ἄλλοι ἀτυζόμενοι φοβέοντο
ἤματι τῷ προτέρῳ, ὅτε μαίνετο φαίδιμος ἕκτωρ.
τῇ ῥ' οἵ γε προχέοντο πεφυζότες, ἠέρα δ' ἥρη
πίτνα πρόσθε βαθεῖαν ἐρυκέμεν, ἡμίσεες δὲ
ἐς ποταμὸν εἰλεῦντο βαθύρροον ἀργυροδίνην,
ἐν δ' ἔπεσον μεγάλῳ πατάγῳ. βράχε δ' αἰπὰ ῥέεθρα.
ὄχθαι δ' ἀμφὶ περὶ μεγάλ' ἴαχον οἱ δ' ἀλαλητῷ
ἔννεον ἔνθα καὶ ἔνθα, ἑλισσόμενοι κατὰ δίνας,
ὡς δ' ὅθ' ὑπαὶ ῥιπῆς πυρὸς ἀκρίδες ἠερέθονται
φευγέμεναι ποταμόνδε, τὸ δὲ φλέγει ἀκάματον πῦρ
ὄρμενον ἐξαίφνης, ταὶ δὲ πτώσσουσι καθ' ὕδωρ,
ὡς ὑπ' ἀχιλλῆος ξάνθου βαθυδινήεντος
πλῆτο ῥόος κελάδων ἐπιμὶξ, ἵππων τε καὶ ἀνδρῶν.
αὐτὰρ ὁ διογενὴς, δόρυ μὲν λίπεν αὐτοῦ ἐπ' ὄχθαις
κεκλιμένον μυρίκῃσιν, ὁ δ' ἔκθορε δαίμονι ἶσος
φάσγανον οἷον ἔχων, κακὰ δὲ φρεσὶ μήδετο ἔργα.
τύπτε δ' ἐπιστροφάδην, τῶν δὲ στόνος ὤρνυτ' ἀεικὴς
ἄορι θενομένων, ἐρυθαίνετο δ' αἵματι ὕδωρ.
ὡς δ' ὑπὸ δελφῖνος μεγακήτεος ἰχθύες ἄλλοι

νὺξ, ἀπὸ δ' ἅρματος ὦσε, κυκήθησαν δ' οἱ ἵπποι.
ὡς δ' ἀναμαιμάει βαθέ' ἄγκεα θεσπιδαὲς πῦρ
οὔρεος ἀζαλέοιο, βαθεῖα δὲ καίεται ὕλη.
πάντῃ τε κλονέων ἄνεμος φλόγα εἰλυφάζει,
ὣς ὅγε πάντῃ θῦνε σὺν ἔγχεϊ δαίμονι ἶσος,
κτεινομένους ἐφέπων, ῥέε δ' αἵματι γαῖα μέλαινα.
ὡς δ' ὅτε τις ζεύξῃ βόας ἄρσενας εὐρυμετώπους,
τριβέμεναι κρῖ λευκὸν ἐϋτροχάλῳ ἐν ἀλωῇ,
ῥίμφα τε λέπτ' ἐγένοντο βοῶν ὑπὸ πόσσ' ἐριμύκων,
ὣς ὑπ' ἀχιλλῆος μεγαθύμου μώνυχες ἵπποι
στεῖβον ὁμοῦ νέκυάς τε, καὶ ἀσπίδας, αἵματι δ' ἄξων
νέρθεν ἅπας πεπάλακτο, καὶ ἄντυγες αἳ περὶ δίφρον,
ἃς ἄρ' ἀφ' ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλον,
αἵ τ' ἀπ' ἐπισσώτρων ὁ δὲ ἵετο κῦδος ἀρέσθαι,
πηλεΐδης λύθρῳ δ' ἐπαλάσσετο χεῖρας ἀάπτους.

## ΥΠΟΘΕΣΙΣ ΤΗΣ .Φ. ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Τρώων εἰς δύο διαιρεθέντων μέρη, τοὺς μὲν εἰς τὴν πόλιν, τοὺς δὲ εἰς τὸν σκάμανδρον, ἀχιλλεὺς διώκει, καὶ δεκαδύο νεανίας ζωγρεῖ εἰς ποινὴν πατρόκλου, αὐτὸς δὲ λυκάονα τὸν πριάμου καὶ ἀστεροπαῖον ἀναιρεῖ, ἔπειτα τοῦ ποταμοῦ πλημμυροῦντος κινδυνεύοντα αὐτὸν σώζει ἥφαιστος, ἐμπρήσας τὸν ποταμὸν καὶ τὸ πεδίον, μετὰ ταῦτα θεῶν μάχη γίνεται πρὸς ἀλλήλους. ἀχιλλέα δὲ ἀπόλλων εἴργει ἀγήνορι ὁμοιωθεὶς, καὶ φεύγων ἐξαπατᾷ, ἕως οἱ τρῶες διασώζονται εἰς τὴν πόλιν.

ἆσσον ἴθ' ὥς κε θᾶσσον ὀλέθρου πείραθ' ἵκηαι.
Τὸν δ' οὐ ταρβήσας προσέφη κορυθαιόλος ἕκτωρ.
πηλεΐδη μὴ δή μ' ἐπέεσσί γε νηπύτιον ὣς
ἔλπεο δειδίξεσθαι, ἐπεὶ σάφα οἶδα καὶ αὐτὸς
ἠμὲν κερτομίας, ἠδ' ἄσυλα μυθήσασθαι,
οἶδα δ' ὅτι σὺ μὲν ἐσθλὸς, ἐγὼ δὲ σέθεν πολὺ χείρων.
ἀλλ' ἤτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται.
αἴ κε σε χειρότερός περ ἐὼν ἀπὸ θυμὸν ἕλωμαι
δουρὶ βαλὼν, ἐπεὶ ἦ καὶ ἐμὸν βέλος ὀξὺ πάροιθεν.
ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δόρυ, καὶ τό γ' ἀθήνη
πνοιῇ ἀχιλλῆος πάλιν ἔτραπε κυδαλίμοιο
ἦκα μάλα ψύξασα, τὸ δ' ἂψ ἵκεθ' ἕκτορα δῖον,
αὐτοῦ δὲ προπάροιθε ποδῶν πέσεν, αὐτὰρ ἀχιλλεὺς
ἐμμεμαὼς ἐπόρουσε κατακτάμεναι μενεαίνων
σμερδαλέα ἰάχων, τὸν δ' ἐξήρπαξεν ἀπόλλων
ῥεῖα μάλ' ὥστε θεὸς ἐκάλυψε δ' ἄρ ἠέρι πολλῇ,
τρὶς μὲν ἔπειτ' ἐπόρουσε ποδάρκης δῖος ἀχιλλεὺς
ἔγχεϊ χαλκείῳ, τρὶς δ' ἠέρα τύψε βαθεῖαν,
ἀλλ' ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,
δεινὰ δ' ὁμοκλήσας ἔπεα πτερόεντα προσηύδα.
ἐξ αὖ νῦν ἔφυγες θάνατον κύον, ἦ τέ τοι ἄγχι
ἦλθε κακόν, νῦν δ' αὖτέ σ' ἐρύσατο φοῖβος ἀπόλλων
ᾧ μέλλεις εὔχεσθαι ἰὼν ἐς δοῦπον ἀκόντων,
ἦ θήν σ' ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας,
εἴ πού τις καὶ ἔμοιγε θεῶν ἐπιτάρροθός ἐστι.
νῦν δ' ἄλλους ἐπιείσομαι ὅν κε κιχείω.
Ὡς εἰπὼν δρύοπ' οὖτα κατ' αὐχένα μέσσον ἄκοντι.
ἤριπε δὲ προπάροιθε ποδῶν, ὁ δὲ τὸν μὲν ἔασε.
δημοῦχον δὲ φιλητορίδην ἠΰν τε μέγαν τε
κάγγονυ δουρὶ βαλὼν ἠρύκακε, τὸν μὲν ἔπειτα

αἰχμὴ ἱεμένη ῥῆξ' ὀστέον, ἐγκέφαλος δὲ
ἔνδον ἅπας πεπάλακτο, δάμασσε δέ μιν μεμαῶτα,
ἱπποδάμαντα δ' ἔπειτα καθ' ἵππων ἀΐσσοντα
πρόσθεν ἕθεν φεύγοντα, μετάφρενον οὔτασε δουρί.
αὐτὰρ ὁ θυμὸν ἄϊσθε καὶ ἤρυγεν, ὡς ὅτε ταῦρος
ἤρυγεν ἑλκόμενος ἑλικώνιον ἀμφὶ ἄνακτα,
κούρων ἑλκόντων, γάνυται δέ τε τοῖς ἐνοσίχθων.
Ως ἄρα τόν γ' ἐρύγοντα λίπ' ὀστέα θυμὸς ἀγήνωρ
αὐτὰρ ὁ βῆ σὺν δουρὶ μετ' ἀντίθεον πολύδωρον
πριαμίδην, τὸν δ' οὔ τι πατὴρ εἴασκε μάχεσθαι,
οὕνεκά οἱ μετὰ παισὶ νεώτατος ἔσκε γόνοιο,
καί οἱ φίλτατος ἔσκε, πόδεσσι δὲ πάντας ἐνίκα.
δὴ τότε νηπιέῃσι ποδῶν ἀρετὴν ἀναφαίνων,
θῦνε διὰ προμάχων, ἕως φίλον ὤλεσε θυμόν,
τὸν βάλε μέσσον ἄκοντι ποδάρκης δῖος ἀχιλλεὺς
νῶτα παραΐσσοντος ὅθι ζωστῆρος ὀχῆες
χρύσειοι σύνεχον, καὶ διπλόος ἤντετο θώρηξ.
ἀντικρὺ δὲ διέσχε παρ' ὀμφαλὸν ἔγχεος αἰχμή.
γνὺξ δ' ἔριπ' οἰμώξας, νεφέλη δέ μιν ἀμφεκάλυψε
κυανέη, προτὶ οἷ δ' ἔλαβ' ἔντερα χερσὶ λιασθείς.
ἕκτωρ δ' ὡς ἐνόησε κασίγνητον πολύδωρον,
ἔντερα χερσὶν ἔχοντα λιαζόμενον ποτὶ γαίῃ
κάρ ῥά οἱ ὀφθαλμῶν κέχυτ' ἀχλύς, οὐδ' ἄρ' ἔτ' ἔτλη
δηρὸν ἑκὰς στρωφᾶσθ' ἀλλ' ἀντίος ἦλθ' ἀχιλῆϊ.
ὀξὺ δόρυ κραδάων φλογὶ εἴκελος, αὐτὰρ ἀχιλλεὺς
ὡς εἶδ' ὡς ἀνέπαλτο καὶ εὐχόμενος ἔπος ηὔδα.
ἐγγὺς ἀνὴρ ὃς ἐμόν γε μάλιστ' ἐπεμάσσατο θυμόν
ὅς μοι ἑταῖρον ἔπεφνε τετιμένον, οὐδ' ἂρ ἔτι δὴν
ἀλλήλω πτώσσοιμεν ἀνὰ πτολέμοιο γεφύρας
ἦ, καὶ ὑπόδρα ἰδὼν προσεφώνεεν ἕκτορα δῖον.

οὐδ' ἀχιλλεὺς πάντεσσι τέλος μύθοις ἐπιθήσει.
ἀλλὰ τὸ μὲν τελέει, τὸ δὲ καὶ μεσσηγὺ κολούει.
τοῦ δ' ἐγὼ ἀντίος εἶμι, καὶ εἰ πυρὶ χεῖρας ἔοικεν.
εἰ πυρὶ χεῖρας ἔοικε, μένος δ' αἴθωνι σιδήρῳ.
Ὣς φάτ' ἐποτρύνων, οἱ δ' ἀντίοι ἔγχε' ἄειρον
τρῶες, τῶν δ' ἄμυδις μίχθη μένος, ὦρτο δ' ἀϋτή.
καὶ τότ' ἄρ' ἕκτορα εἶπε παραστὰς φοῖβος ἀπόλλων.
ἕκτορ μηκέτι πάμπαν ἀχιλλῆϊ προμάχιζε,
ἀλλὰ κατὰ πληθύν τε καὶ ἐκ φλοίσβοιο δέδεξο,
μήπως σ' ἠὲ βάλῃ ἠὲ σχεδὸν ἄορι τύψῃ.
Ὣς ἔφαθ', ἕκτωρ δ' αὖτις ἐδύσατο οὐλαμὸν ἀνδρῶν
ταρβήσας ὅτ' ἄκουσε θεοῦ ὄπα φωνήσαντος,
ἐν δ' ἀχιλεὺς τρώεσσι θόρε φρεσὶν εἱμένος ἀλκὴν
σμερδαλέα ἰάχων, πρῶτον δ' ἕλεν ἰφιτίωνα
ἐσθλὸν ὀτρυντείδην πολέων ἡγήτορα λαῶν.
ὃν νύμφη τέκε νηῒς ὀτρυντῆϊ πτολιπόρθῳ,
τμώλῳ ὕπο νιφόεντι, ὕδης ἐν πίονι δήμῳ.
τὸν δ' ἰθὺς μεμαῶτα βάλ' ἔγχεϊ δῖος ἀχιλλεύς.
μέσσην κακκεφαλήν, ἡ δ' ἄνδιχα πᾶσα κεάσθη.
δούπησε δὲ πεσών, ὁ δ' ἐπεύξατο δῖος ἀχιλλεύς.
κεῖσαι ὀτρυντείδη, πάντων ἐκπαγλότατ' ἀνδρῶν.
ἐνθάδε τοι θάνατος· γενεὴ δέ τοι ἐστ' ἐπὶ λίμνῃ
γυγαίῃ, ὅθι τοι τέμενος πατρώϊόν ἐστιν,
ὕλλῳ ἐπ' ἰχθυόεντι, καὶ ἕρμῳ δινήεντι.
Ὣς φάτ' ἐπευχόμενος· τὸν δὲ σκότος ὄσσε κάλυψε.
τὸν μὲν ἀχαιῶν ἵπποι ἐπισσώτροις δατέοντο,
πρώτῃ ἐν ὑσμίνῃ, ὁ δ' ἐπ' αὐτῷ δημολέοντα
ἐσθλὸν ἀλεξητῆρα μάχης ἀντήνορος υἱόν,
νύξε κατὰ κρόταφον, κυνέης διὰ χαλκοπαρήου,
οὐδ' ἄρα χαλκείη κόρυς ἔσχεθεν, ἀλλὰ δι' αὐτῆς

οὐ μὲν γάρ τίς σ' ἄλλος ἀχαιῶν ἐξεναρίξει.
Ὣς εἰπὼν λίπεν αὐτόθ' ἐπεὶ διεπέφραδε πάντα.
αἶψα δ' ἔπειτ' ἀχιλῆος ἀπ' ὀφθαλμῶν σκέδασ' ἀχλὺν
θεσπεσίην, ὁ δ' ἔπειτα μέγ' ἔξιδεν ὀφθαλμοῖσιν,
ὀχθήσας δ' ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν,
ὢ πόποι, ἦ μέγα θαῦμα τόδ' ὀφθαλμοῖσιν ὁρῶμαι.
ἔγχος μὲν τόδε κεῖται ἐπὶ χθονὸς, οὐδέ τι φῶτα
λεύσσω τῷ ἐφέηκα κατακτάμεναι μενεαίνων,
ἦ ῥα καὶ αἰνείας φίλος ἀθανάτοισι θεοῖσιν
ἦεν, ἀτάρ μιν ἔφην μὰψ αὔτως εὐχετάασθαι.
ἐρρέτω, οὔ οἱ θυμὸς ἐμεῦ ἔτι πειρηθῆναι
ἔσσεται, ὃς καὶ νῦν φύγεν ἄσμενος ἐκ θανάτοιο.
ἀλλ' ἄγε δὴ δαναοῖσι φιλοπτολέμοισι κελεύσας
τῶν ἄλλων τρώων πειρήσομαι ἀντίος ἐλθών.
Ἦ. καὶ ἐπὶ στίχας ἅλτο, κέλευε δὲ φωτὶ ἑκάστῳ.
μηκέτι νῦν τρώων ἑκὰς ἕστατε δῖοι ἀχαιοί,
ἀλλ' ἄγ' ἀνὴρ, ἄντ' ἀνδρὸς ἴτω, μεμάτω δὲ μάχεσθαι.
ἀργαλέον δέ μοι ἐστὶ καὶ ἰφθίμῳ περ ἐόντι,
τόσους δ' ἀνθρώπους ἐφέπειν καὶ πᾶσι μάχεσθαι
οὐδέ κ' ἄρης ὅς περ θεὸς ἄμβροτος οὐδέ κ' ἀθήνη.
τόσσης δ' ὑσμίνης ἐφέποι στόμα καὶ πονέοιτο
ἀλλ' ὅσον μὲν ἐγὼ δύναμαι χερσίν τε ποσίν τε
καὶ σθένει, οὔ μ' ἔτι φημὶ μεθησέμεν οὐδ' ἠβαιόν.
ἀλλὰ μάλα στιχὸς εἶμι διαμπερὲς, οὐδέ τιν' οἴω
τρώων χαιρήσειν ὅς τις σχεδὸν ἔγχεος ἔλθῃ.
Ὣς φάτ' ἐποτρύνων τρώεσσι δὲ φαίδιμος ἕκτωρ.
κέκλεθ' ὁμοκλήσας, φάτο δ' ἴμεναι ἄντ' ἀχιλῆος
τρῶες ὑπέρθυμοι μὴ δείδιτε πηλεΐωνα.
καί κεν ἐγὼν ἐπέεσσι καὶ ἀθανάτοισι μαχοίμην,
ἔγχει δ' ἀργαλέον, ἐπεὶ ἦ πολυφέρτεροί εἰσιν.

Τὸν δ' ἠμείβετ' ἔπειτα βοῶπις πότνια ἥρη.
ἐννοσίγαι' αὐτὸς σὺ μετὰ φρεσὶ σῇσι νόησον
αἰνείαν, ἤ κέν μιν ἐρύσσεαι, ἦ κεν ἐάσῃς,
πηλεΐδῃ ἀχιλῆϊ δαμήμεναι ἐσθλὸν ἐόντα.
ἤτοι, μὲν γὰρ νῶϊ πολέας ὠμόσαμεν ὅρκους,
πᾶσι μετ' ἀθανάτοισιν ἐγὼ καὶ παλλὰς ἀθήνη.
μήποτ' ἐπὶ τρώεσσιν ἀλεξήσειν κακὸν ἦμαρ,
μηδ' ὁπόταν τροίη μαλερῷ πυρὶ πᾶσα δάηται
καιομένη, καίωσι δ' ἀρήϊοι υἷες ἀχαιῶν.
αὐτὰρ ἐπεὶ τό γ' ἄκουσε ποσειδάων ἐνοσίχθων,
βῆ ῥ' ἴμεν ἄν τε μάχην καὶ ἀνὰ κλόνον ἐγχειάων.
ἷξε δ' ὅθ' αἰνείας ἠδ' ὁ κλυτὸς ἦεν ἀχιλλεύς.
αὐτίκα τῷ μὲν ἔπειτα κατ' ὀφθαλμῶν χέεν ἀχλὺν
πηλεΐδῃ ἀχιλῆϊ, ὁ δὲ μελίην εὔχαλκον
ἀσπίδος ἐξέρυσεν μεγαλήτορος αἰνείαο.
καὶ τὴν μὲν προπάροιθε ποδῶν ἀχιλῆος ἔθηκεν.
αἰνείαν δ' ἔσσευεν ἀπὸ χθονὸς ὑψόσ' ἀείρας.
πολλὰς δὲ στίχας ἡρώων πολλὰς δὲ καὶ ἵππων
αἰνείας ὑπερᾶλτο θεοῦ ἀπὸ χειρὸς ὀρούσας.
ἷξε δ' ἐπ' ἐσχατιὴν πολυάϊκος πολέμοιο,
ἔνθα δὲ καύκωνες πόλεμον μεταθωρήσσοντο.
τῷ δὲ μάλ' ἐγγύθεν ἦλθε ποσειδάων ἐνοσίχθων,
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα.
Αἰνεία, τίς σ' ὧδε θεῶν ἀέκητι κελεύει
ἀντί' ἀχιλλῆος πολεμίζειν ἠδὲ μάχεσθαι;
ὃς σεῦ ἅμα κρείσσων καὶ φίλτερος ἀθανάτοισιν.
ἀλλ' ἀναχωρῆσαι, ὅτε κεν συμβλήσεαι αὐτῷ,
μὴ καὶ ὑπὲρ μοῖραν δόμον ἄϊδος εἰσαφίκηαι,
αὐτὰρ ἐπεί κ' ἀχιλεὺς θάνατον καὶ πότμον ἐπίσπῃ,
θαρσήσας δ' ἤπειτα μετὰ πρώτοισι μάχεσθαι.

δείσας, ἐγχείη δ' ἄρ ὑπὲρ νώτου ἐνὶ γαίῃ
ἔστη ἱεμένη, διὰ δ' ἀμφοτέρους ἕλε κύκλους,
ἀσπίδος ἀμφιβρότης, ὁ δ' ἀλευάμενος δόρυ μακρὸν
ἔστη, κὰδ δ' ἄχος οἱ χύτο μυρίον ὀφθαλμοῖσι
ταρβήσας, ὅ οἱ ἄγχι πάγη βέλος, αὐτὰρ ἀχιλλεὺς
ἐμμεμαὼς ἐπόρουσεν ἐρυσσάμενος ξίφος ὀξὺ.
σμερδαλέα ἰάχων, ὁ δὲ χερμάδιον λάβε χειρὶ
αἰνείας μέγα ἔργον, ὃ οὐ δύο γ' ἄνδρε φέροιεν,
οἷοι νῦν βροτοί εἰσ', ὁ δέ μιν ῥέα πάλλε καὶ οἶος.
ἔνθα κεν αἰνείας μὲν ἐπεσσύμενον βάλε πέτρῳ.
ἢ κόρυθ', ἠὲ σάκος, τό οἱ ἤρκεσε λυγρὸν ὄλεθρον.
τὸν δέ κε πηλεΐδης σχεδὸν ἄορι θυμὸν ἀπηύρα.
εἰ μὴ ἄρ ὀξὺ νόησε ποσειδάων ἐνοσίχθων.
αὐτίκα δ' ἀθανάτοισι θεοῖς μετὰ μῦθον ἔειπεν,
ὢ πόποι, ἦ μοι ἄχος μεγαλήτορος αἰνείαο.
ὃς τάχα πηλείωνι δαμεὶς, ἄϊδος δὲ κάτεισι
πειθόμενος μύθοισιν ἀπόλλωνος ἑκάτοιο
νήπιος, οὐδέ τι οἱ χραισμήσει λυγρὸν ὄλεθρον.
ἀλλὰ τί ἢ νῦν οὗτος ἀναίτιος ἄλγεα πάσχει.
μὰψ ἕνεκ' ἀλλοτρίων ἀχέων, κεχαρισμένα δ' αἰεὶ
δῶρα θεοῖσι δίδωσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν.
ἀλλ' ἄγεθ' ἡμεῖς πέρ μιν ὑπὲκ θανάτου ἀγάγωμεν
μή πως καὶ κρονίδης κεχολώσεται, αἴ κεν ἀχιλλεὺς
τόνδε κατακτείνῃ, μόρσιμον δέ οἵ ἐστ' ἀλέασθαι,
ὄφρα μὴ ἄσπερμος γενεὴ καὶ ἄφαντος ὄληται.
δαρδάνου, ὃν κρονίδης περὶ πάντων φίλατο παίδων.
οἳ ἕθεν ἐξεγένοντο γυναικῶν τε θνητάων.
ἤδη γὰρ πριάμου γενεὴν ἔχθηρε κρονίων,
νῦν δὲ δὴ αἰνείαο βίη τρώεσσιν ἀνάξει.
καὶ παῖδες παίδων τοί κεν μετόπισθε γένωνται.

Τὸν δ'

παντοῖοι, ἐπέων δὲ πολὺς νόμος ἔνθα καὶ ἔνθα,
ὁπποῖον κ' εἴπησθα ἔπος τοῖον κ' ἐπακούσαις.
ἀλλὰ τί ἢ ἔριδας καὶ νείκεα νῶιν ἀνάγκη
νεικεῖν ἀλλήλοισιν ἐναντίον ὥς τε γυναῖκας,
αἵ τε χολωσάμεναι ἔριδος πέρι θυμοβόροιο
νεικεῦσ' ἀλλήλῃσι μέσην ἐς ἀγυιὰν ἰοῦσαι.
πόλλ' ἐτεά τε καὶ οὐκὶ, χόλος δέ τε καὶ τὰ κελεύει,
ἀλκῆς δ' οὔ μ' ἐπέεσσιν ἀποτρέψεις μεμαῶτα,
πρὶν χαλκῷ μαχέσασθαι ἐναντίον, ἀλλ' ἄγε θᾶσσον
γευσόμεθ' ἀλλήλων χαλκήρεσιν ἐγχείῃσιν.
ἦ ῥα καὶ ἐν δεινῷ σάκει ἤλασε χάλκεον ἔγχος
σμερδαλέον, μέγα δ' ἀμφὶ σάκος μύκε δουρὸς ἀκωκῇ.
πηλείδης δὲ σάκος μὲν ἀπὸ ἕο χειρὶ παχείῃ
ἔσχετο ταρβήσας, φάτο γὰρ δολιχόσκιον ἔγχος,
ῥεῖα δ' ἐλεύσεσθαι μεγαλήτορος αἰνείαο,
νήπιος, οὐδ' ἐνόησε κατὰ φρένα καὶ κατὰ θυμὸν.
ὡς οὐ ῥηΐδι' ἐστὶ θεῶν ἐρικυδέα δῶρα
ἀνδράσι γε θνητοῖσι δαμήμεναι ἠδ' ὑποείκειν.
οὐδὲ τότ' αἰνείαο δαΐφρονος ὄβριμον ἔγχος
ῥῆξε σάκος, χρυσὸς γὰρ ἐρύκακε δῶρα θεοῖο
ἀλλὰ δύω μὲν ἔλασσε διὰ πτύχας, αἳ δ' ἄρ' ἔτι τρεῖς
ἦσαν, ἐπεὶ πέντε πτύχας ἤλασε κυλλοποδίων,
τὰς δύο χαλκείας. δύο δ' ἔνδοθι κασσιτέροιο.
τὴν δὲ μίαν χρυσῆν, τῇ ῥ' ἔσχετο χάλκεον ἔγχος,
δεύτερος αὖτ' ἀχιλεὺς προΐει δολιχόσκιον ἔγχος,
καὶ βάλεν αἰνείαο κατ' ἀσπίδα πάντοσε ἴσην,
ἄντυγ' ὑπὸ πρώτην, ᾗ λεπτότατος θέε χαλκὸς,
λεπτοτάτη δ' ἐπέην ῥινὸς βοὸς, ἡ δὲ διὰ πρὸ
πηλιὰς ἤιξε μελίη, λάκε δ' ἀσπὶς ὑπ' αὐτῆς.
αἰνείας δ' ἐάλη καὶ ἀπὸ ἕθεν ἀσπίδ' ἀνέσχε

Δάρδανος αὖ τίκεθ' υἱὸν ἐριχθόνιον βασιλῆα·
ὃς δὴ ἀφνειότατος γένετο θνητῶν ἀνθρώπων·
τοῦ, τρισχίλιαι ἵπποι ἕλος κάτα βουκολέοντο
θήλειαι πώλοισιν ἀγαλλόμεναι ἀταλῇσι,
τάων καὶ βορέης ἠράσσατο βοσκομενάων,
ἵππῳ δ' εἰσάμενος παρελέξατο κυανοχαίτῃ,
αἳ δ' ὑποκυσάμεναι ἔτεκον δυοκαίδεκα πώλους·
αἳ δ' ὅτε μὲν σκιρτῷεν ἐπὶ ζείδωρον ἄρουραν,
ἄκρον ἐπ' ἀνθερίκων καρπὸν θέον, οὐδὲ κατέκλων·
ἀλλ' ὅτε δὴ σκιρτῷεν ἐπ' εὐρέα νῶτα θαλάσσης·
ἄκρον ἐπὶ ῥηγμῖνος ἁλὸς πολιοῖο θέεσκον·
τρῶα δ' ἐριχθόνιος τέκετο τρώεσσιν ἄνακτα
τρωὸς δ' αὖ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο,
ἶλός τ', ἀσσάρακός τε, καὶ ἀντίθεος γανυμήδης·
ὃς δὴ κάλλιστος γένετο θνητῶν ἀνθρώπων,
τὸν καὶ ἀνηρέψαντο θεοὶ διὶ οἰνοχοεύειν
κάλλεος εἵνεκα οἷο, ἵν' ἀθανάτοισι μετείη.
ἶλος δ' αὖ τέκεθ' υἱὸν ἀμύμονα λαομέδοντα·
λαομέδων δ' ἄρα τιθωνὸν τέκετο πρίαμόν τε
λάμπον τε κλυτίον θ' ἱκετάονά τ' ὄζον ἄρηος,
ἀσσάρακος δὲ κάπυν, ὁ δ' ἄρ ἀγχίσην τέκε παῖδα·
αὐτὰρ ἔμ' ἀγχίσης πρίαμος δ' ἔτεχ' ἕκτορα δῖον·
ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι·
ζεὺς δ' ἀρετὴν ἄνδρεσσιν ὀφέλλει τε μινύθει τε,
ὅππως κεν ἐθέλῃσιν, ὁ γὰρ κάρτιστος ἁπάντων,
ἀλλ' ἄγε μηκέτι ταῦτα λεγώμεθα νηπύτιοι ὣς,
ἑσταότ' ἐν μέσσῃ ὑσμίνῃ δηϊοτῆτος.
ἔστι γὰρ ἀμφοτέροισιν ὀνείδεα μυθήσασθαι
πολλὰ μάλ'. οὐδ' ἂν νηῦς ἑκατόζυγος ἄχθος ἄροιτο
στρεπτὴ δὲ γλῶσσ' ἐστὶ βροτῶν, πολέες δ' ἔνι μῦθοι

σεῦα κατ' ἰδαίων ὀρέων ταχέεσσι πόδεσσι
καρπαλίμως, τότε δ' οὔτι μετατροπαλίζεο φεύγων.
ἔνθεν δ' ἐς λυρνησσὸν ὑπέκφυγες, αὐτὰρ ἐγὼ τὴν
πέρσα μεθορμηθεὶς σὺν ἀθήνῃ καὶ διὶ πατρί.
ληϊάδας δὲ γυναῖκας ἐλεύθερον ἦμαρ ἀπούρας,
ἦγον, ἀτὰρ σὲ ζεὺς ἐρρύσατο καὶ θεοὶ ἄλλοι.
ἀλλ' οὐ νῦν σ' ἐρύεσθαι ὀΐομαι ὡς ἐνὶ θυμῷ
βάλλεαι, ἀλλά σ' ἔγωγ' ἀναχωρήσαντα κελεύω,
ἐς πληθὺν ἰέναι, μηδ' ἀντίος ἵστασ' ἐμεῖο,
πρίν τι κακὸν παθέειν, ῥεχθὲν δέ τε νήπιος ἔγνω.
τὸν δ' αὖτ' αἰνείας ἀπαμείβετο φώνησέν τε.
πηλείδη, μὴ δή μ' ἐπέεσσί γε νηπύτιον ὥς.
ἔλπεο δειδίξεσθαι ἐπεὶ σάφα οἶδα καὶ αὐτὸς
ἠμὲν κερτομίας ἠδ' αἴσυλα μυθήσασθαι.
ἴδμεν δ' ἀλλήλων γενεήν. ἴδμεν δὲ τοκῆας
πρόκλυτ' ἀκούοντες ἔπεα θνητῶν ἀνθρώπων,
ὄψει δ' οὔτ' ἄρ πω σὺ ἐμοὺς ἴδες οὔτ' ἄρ ἐγὼ σούς.
φασί σε μὲν πηλῆος ἀμύμονος ἔκγονον εἶναι.
μητρὸς δ' ἐκ θέτιδος καλλιπλοκάμου ἁλοσύδνης.
αὐτὰρ ἐγὼν υἱὸς μεγαλήτορος ἀγχίσαο
εὔχομαι ἐκγεγάμεν. μήτηρ δέ μοι ἐστ' ἀφροδίτη.
τῶν δὴ νῦν ἕτεροί γε φίλον παῖδα κλαύσονται
σήμερον, οὐ γάρ φημ' ἐπέεσσί γε νηπυτίοισιν
ὧδε διακρινθέντε μάχης ἐξαπονέεσθαι,
εἰ δ' ἐθέλεις καὶ ταῦτα δαήμεναι ὄφρ' ἐῢ εἰδῇς
ἡμετέρην γενεήν, πολλοὶ δέ μιν ἄνδρες ἴσασιν.
δάρδανον αὖ πρῶτον τέκετο νεφεληγερέτα ζεύς.
κτίσσε δὲ δαρδανίην ἐπεὶ οὔπω ἴλιος ἱρὴ,
ἐν πεδίῳ πεπόλιστο πόλις μερόπων ἀνθρώπων,
ἀλλ' ἔθ' ὑπωρείας ᾤκεον πολυπίδακος ἴδης.

ἐς μέσον ἀμφοτέρων συνίτην μεμαῶτε μάχεσθαι.
αἰνείας τ' ἀγχισιάδης, καὶ δῖος ἀχιλλεύς.
αἰνείας δὲ πρῶτος ἀπειλήσας ἐβεβήκει,
νευστάζων κόρυθι βριαρῇ ἀτὰρ ἀσπίδα θοῦριν,
πρόσθεν ἔχε στέρνοιο, τίνασσε δὲ χάλκεον ἔγχος.
πηλείδης δ' ἑτέρωθεν ἐναντίον ὦρτο λέων ὣς
σίντης, ὅν τε καὶ ἄνδρες ἀποκτάμεναι μεμάασιν
ἀγρόμενοι πᾶς δῆμος, ὁ δὲ πρῶτον μὲν ἀτίζων.
ἔρχεται, ἀλλ' ὅτε κέν τις ἀρηιθόων αἰζηῶν,
δουρὶ βάλῃ, ἐάλη τε χανὼν περί τ' ἀφρὸς ὀδόντας
γίγνεται, ἐν δέ τε οἱ κραδίῃ στένει ἄλκιμον ἦτορ.
οὐρῇ δὲ πλευράς τε καὶ ἰσχία ἀμφοτέρωθεν
μασίεται, ἑὲ δ' αὐτὸν ἐποτρύνει μαχέσασθαι.
γλαυκιόων δ' ἰθὺς φέρεται μένει ἤν τινα πέφνῃ,
ἀνδρῶν ἢ αὐτὸς φθίεται πρώτῳ ἐν ὁμίλῳ.
ὣς ἀχιλῆ' ὤτρυνε μένος καὶ θυμὸς ἀγήνωρ
ἀντίον ἐλθέμεναι μεγαλήτορος αἰνείαο,
οἳ δ' ὅτε δὴ σχεδὸν ἦσαν ἐπ' ἀλλήλοισιν ἰόντες,
τὸν πρότερος προσέειπε, ποδάρκης δῖος ἀχιλλεύς.
Αἰνεία, τί σὺ τόσσον ὁμίλου πολλὸν ἐπελθὼν,
ἔστης, ἦ σέ γε θυμὸς ἐμοὶ μαχέσασθαι ἀνώγει.
ἐλπόμενον τρώεσσιν ἀνάξειν ἱπποδάμοισιν
τιμῆς τῆς πριάμου, ἀτὰρ εἴ κεν ἔμ' ἐξεναρίξῃς.
οὔτοι τοὔνεκά γε πρίαμος γέρας ἐν χερσὶ θήσει.
εἰσὶ γάρ οἱ παῖδες, ὁ δ' ἔμπεδος οὐδ' ἀεσίφρων.
ἦ νύ τι τοι τρῶες τέμενος τάμον ἔξοχον ἄλλων.
καλὸν φυταλιῆς, καὶ ἀρούρης ὄφρα νέμηαι
αἴ κεν ἐμὲ κτείνῃς, χαλεπῶς, δέ σ' ἔολπα τὸ ῥέξειν
ἤδη μὲν σέ γε φημὶ καὶ ἄλλοτε δουρὶ φοβῆσαι.
ἦ οὐ μέμνῃ, ὅτε πέρ σε βοῶν ἄπο μοῦνον ἐόντα,

εἰ δ' ἀχιλεὺς οὐ ταῦτα θεῶν ἐκπεύσεται ὀμφῆς,
δείσετ' ἔπειθ' ὅτε κέν τις ἐναντίβιον θεὸς ἔλθῃ
ἐν πολέμῳ, χαλεποὶ δὲ θεοὶ φαίνεσθαι ἐναργεῖς.
Τόν δ' ἠμείβετ' ἔπειτα ποσειδάων ἐνοσίχθων.
ἥρη, μὴ χαλέπαινε παρὲκ νόον, οὐδέ τι σε χρή,
οὐκ ἂν ἐγώ γ' ἐθέλοιμι θεοὺς ἔριδι ξυνελάσσαι.
ἡμέας τοὺς ἄλλους ἐπειὴ πολυφέρτεροι ἠμεν. Νόθος
ἀλλ' ἡμεῖς μὲν ἔπειτα καθεζώμεσθα κιόντες,
ἐκ πάτου ἐς σκοπιὴν, πόλεμος δ' ἄνδρεσσι μελήσει.
εἰ δέ κ' ἄρης ἄρχωσι μάχης, ἢ φοῖβος ἀπόλλων,
ἢ ἀχιλῆ' ἴσχωσι καὶ οὐκ εἰῶσι μάχεσθαι,
αὐτίκ' ἔπειτα καὶ ἄμμι παρ' αὐτόφι, νεῖκος ὀρεῖται.
φυλόπιδος, μάλα δ' ὦκα διακρινθέντας ὀΐω,
ἂψ ἴμεν οὔλυμπον δὲ θεῶν μεθ' ὁμήγυριν ἄλλων,
ἡμετέρῃς ὑπὸ χερσὶν ἀναγκαίηφι δαμέντας.
Ὣς ἄρα φωνήσας ἡγήσατο κυανοχαίτης
τεῖχος ἐς ἀμφίχυτον ἡρακλῆος θείοιο
ὑψηλὸν, τὸ ῥά οἱ τρῶες καὶ παλλὰς ἀθήνη
ποίεον, ὄφρα τὸ κῆτος ὑπεκπροφυγὼν ἀλέαιτο,
ὁππότε μιν σεύαιτ' ἀπ' ἠϊόνος πεδίονδε.
ἔνθα ποσειδάων ἄρ' ἕζετο καὶ θεοὶ ἄλλοι,
ἀμφὶ δ' ἄρ' ἄρρηκτον νεφέλην ὤμοισιν ἕσαντο.
οἱ δ' ἑτέρωσε κάθιζον ἐπ' ὀφρύσι καλλικολώνης,
ἀμφὶ σὲ ἤϊε φοῖβε καὶ ἄρηα πτολίπορθον.
Ὣς οἱ μὲν ῥ' ἑκάτερθε καθείατο μητιόωντες
βουλὰς, ἀρχέμεναι δὲ δυσηλεγέος πολέμοιο,
ὤκνεον ἀμφότεροι, ζεὺς δ' ἥμενος ὕψι κέλευε.
τῶν δ' ἅπαν ἐπλήσθη πεδίον, καὶ ἐλάμπετο χαλκῷ
ἀνδρῶν ἠδ' ἵππων, κάρκαιρε δὲ γαῖα πόδεσσιν
ὀρνυμένων ἄμυδις, δύο δ' ἀνέρες ἔξοχ' ἄριστοι

καὶ δ' ἄλλως τοῦ γ' ἰθὺ βέλος, πέτεται οὐδ' ἀπολήγει,
πρὶν χροὸς ἀνδρομέοιο διελθέμεν, εἰ δὲ θεός περ
ἶσον τείνειεν πολέμου τέλος, οὔ με μάλα ῥεῖα
νικήσει, οὐδ' εἰ παγχάλκεος εὔχεται εἶναι.
Τὸν δ' αὖτε προσέειπεν ἄναξ διὸς υἱὸς ἀπόλλων.
ἥρως ἀλλά γε καὶ σὺ θεοῖς αἰηγενέτῃσιν
εὔχεο, καὶ δέ σε φασὶ διὸς κούρης ἀφροδίτης
ἐκγεγάμεν, κεῖνος δὲ χερείονος ἐκ θεοῦ ἐστίν.
ἡ μὲν γὰρ διός ἐστ' ἡ δ' ἐξ ἁλίοιο γέροντος.
ἀλλ' ἰθὺς φέρε χαλκὸν ἀτειρέα μηδέ σε πάμπαν
λευγαλέοις ἐπέεσσιν ἀποτρεπέτω καὶ ἀρειῇ.
Ὣς εἰπὼν ἔμπνευσε μένος μέγα ποιμένι λαῶν.
βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ.
οὐδ' ἔλαθ' ἀγχίσαο πάϊς λευκώλενον ἥρην.
ἀντία πηλεΐωνος ἰὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν.
ἡ δ' ἄμυδις καλέσασα θεοὺς, μετὰ μῦθον ἔειπε.
Φράζεσθον δὴ σφῶϊ ποσείδαον καὶ ἀθήνη
ἐν φρεσὶν ὑμετέρῃσιν, ὅπως ἔσται τάδε ἔργα.
αἰνείας ὅδ' ἔβη κεκορυθμένος αἴθοπι χαλκῷ,
ἀντία πηλεΐωνος, ἀνῆκε δὲ φοῖβος ἀπόλλων,
ἀλλ' ἄγεθ' ἡμεῖς πέρ μιν ἀποτρωπῶμεν ὀπίσσω
αὐτόθεν, ἤ τις ἔπειτα καὶ ἡμείων ἀχιλῆϊ
παρσταίη. δοίη δὲ κράτος μέγα, μηδέ τι θυμῷ
δευέσθω. ἵνα εἰδῇ ὅ μιν φιλέουσιν ἄριστοι
ἀθανάτων, οἳ δ' αὖτ' ἀνεμώλιοι οἳ τὸ πάρος περ
τρωσὶν ἀμύνουσιν πόλεμον καὶ δηϊοτῆτα.
πάντες δ' οὐλύμποιο κατήλθομεν ἀντιόωντες
τῆσδε μάχης ἵνα μή τι μέγα τρώεσσι πάθῃσι
σήμερον, ὕστερον αὖ τε τὰ πείσεται ἅσσα οἱ αἶσα
γεινομένῳ ἐπένησε λίνῳ ὅτε μιν τέκε μήτηρ.

ἄντα δ' ἐνυαλίοιο θεὰ γλαυκῶπις ἀθήνη·
ἥρῃ δ' ἀντέστη χρυσηλάκατος κελαδεινὴ,
ἄρτεμις ἰοχέαιρα, κασιγνήτη ἑκάτοιο,
λητοῖ δ' ἀντέστη σῶκος ἐριούνιος ἑρμῆς·
ἄντα δ' ἄρ' ἡφαίστοιο μέγας ποταμὸς βαθυδίνης,
ὃν ξάνθον καλέουσι θεοὶ, ἄνδρες δὲ σκάμανδρον.
Ὣς οἱ μὲν θεοὶ, ἄντα θεῶν ἴσαν, αὐτὰρ ἀχιλλεὺς,
ἕκτορος ἄντα μάλιστα λιλαίετο δῦναι ὅμιλον
πριαμίδεω, τοῦ γάρ ῥα μάλιστά γε θυμὸς ἀνώγει
αἵματος ἆσαι ἄρηα ταλαύρινον πολεμιστήν.
αἰνείαν δ' ἰθὺς λαοσσόος ὦρσεν ἀπόλλων,
ἀντία πηλείωνος, ἐνῆκε δέ οἱ μένος ἠΰ·
υἱεῖ δὲ πριάμοιο λυκάονι εἴσατο φωνήν,
τῷ μιν ἐεισάμενος, προσέφη διὸς υἱὸς ἀπόλλων·
αἰνεία τρώων βουληφόρε· ποῦ τοι ἀπειλαί,
τὰς τρώων βασιλεῦσιν ὑπίσχεο οἰνοποτάζων·
πηλείδεω ἀχιλῆος, ἐναντίβιον πολεμίζειν·
τὸν δ' αὖτ' αἰνείας ἀπαμειβόμενος, προσέειπε·
πριαμίδη, τί με ταῦτα, καὶ οὐκ ἐθέλοντα κελεύεις,
ἀντία πηλείωνος ὑπερθύμοιο μάχεσθαι·
οὐ μὲν γὰρ δὴ πρῶτα ποδώκεος ἄντ' ἀχιλῆος
στήσομαι, ἀλλ' ἤδη με καὶ ἄλλοτε δουρὶ φόβησεν·
ἐξ ἴδης ὅτε βουσὶν ἐπήλυθεν ἡμετέρῃσιν·
πέρσε δὲ λυρνησσὸν καὶ πήδασον, αὐτὰρ ἐμὲ ζεὺς
ἐρύσαθ', ὅς μοι ἐπῶρσε μένος λαιψηρά τε γοῦνα·
ἦκ' ἐδάμην ὑπὸ χερσὶν ἀχιλλῆος καὶ ἀθήνης
ἥ οἱ πρόσθεν ἰοῦσα τίθει φάος ἠδ' ἐκέλευεν,
ἔγχεϊ χαλκείῳ, λέλεγας καὶ τρῶας ἐναίρειν,
τῷ οὐκ ἔστ' ἀχιλῆος ἐναντίον ἄνδρα μάχεσθαι.
αἰεὶ γὰρ πάρα, εἷς γε θεῶν ὃς λοιγὸν ἀμύνει,

φοῖβος ἀκερσεκόμης, ἠδ' ἄρτεμις ἰοχέαιρα·
λητώ τε, ξάνθος τε, φιλομμειδής τ' ἀφροδίτη·
ἕως μὲν ῥ' ἀπάνευθε θεοὶ θνητῶν ἔσαν ἀνδρῶν,
τέως ἀχαιοὶ μὲν μέγ' ἐκύδανον οὕνεκ' ἀχιλλεὺς
ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτ' ἀλεγεινῆς·
τρῶας δὲ τρόμος αἰνὸς ὑπήλυθε γυῖα ἕκαστον,
δειδιότας, ὅθ' ὁρῶντο ποδώκεα πηλείωνα
τεύχεσι λαμπόμενον βροτολοιγῷ ἶσον ἄρηι·
αὐτὰρ ἐπεὶ μεθ' ὅμιλον ὀλύμπιοι ἤλυθον ἀνδρῶν,
ὦρτο δ' ἔρις κρατερὴ λαοσσόος, αὖε δ' ἀθήνη
στᾶσ' ὅτε μὲν παρὰ τάφρον ὀρυκτὴν τείχεος ἐκτὸς,
ἄλλοτ' ἐπ' ἀκτάων ἐριδούπων μακρὸν ἀΰτει,
αὖε δ' ἄρης ἑτέρωθεν, ἐρεμνῇ λαίλαπι ἶσος
ὀξὺ, κατ' ἀκροτάτης πόλιος τρώεσσι κελεύων·
ἄλλοτε πὰρ σιμόεντι θέων ἐπὶ καλλικολώνῃ
ὣς τοὺς ἀμφοτέρους μάκαρες θεοὶ ὀτρύνοντες,
σύμβαλον, ἐν δ' αὐτοῖς ἔριδα ῥήγνυντο βαρεῖαν·
δεινὸν δ' ἐβρόντησε πατὴρ ἀνδρῶν τε, θεῶν τε
ὑψόθεν, αὐτὰρ ἔνερθε ποσειδάων ἐτίναξε
γαῖαν ἀπειρεσίην, ὀρέων τ' αἰπεινὰ κάρηνα·
πάντες δ' ἐσσείοντο πόδες πολυπίδακος ἴδης,
καὶ κορυφαί· τρώων τε πόλις, καὶ νῆες ἀχαιῶν·
ἔδεισεν δ' ὑπένερθεν ἄναξ ἐνέρων ἀϊδωνεύς,
δείσας δ', ἐκ θρόνου ἆλτο καὶ ἴαχε μή οἱ ὕπερθε
γαῖαν ἀναρρήξειε, ποσειδάων ἐνοσίχθων,
οἰκία δὲ θνητοῖσι καὶ ἀθανάτοισι φανείη,
σμερδαλέ' εὐρώεντα τάτε στυγέουσι θεοί περ·
τόσσος ἄρα κτύπος ὦρτο θεῶν, ἔριδι ξυνιόντων·
ἤτοι μὲν γὰρ ἔναντα ποσειδάωνος ἄνακτος,
ἵστατ' ἀπόλλων φοῖβος ἔχων ἰὰ πτερόεντα·

καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα.
ἐλθόντες δ' ἐς δῶμα διὸς νεφεληγερέταο,
ξεστῇς αἰθούσῃσιν ἐφίζανον, ἃς διὶ πατρὶ
ἥφαιστος ποίησεν ἰδυίῃσι πραπίδεσσιν.
ὣς οἱ μὲν διὸς ἔνδον ἀγηγέρατ'· οὐδ' ἐνοσίχθων
νηκούστησε θεᾶς, ἀλλ' ἐξ ἁλὸς ἦλθε μετ' αὐτούς,
ἷζε δ' ἄρ ἐν μέσσοισι, διὸς δ' ἐξείρετο βουλήν·
Τίπτ' αὖ ἀργικέραυνε θεοὺς ἀγορήνδ' ἐκάλεσσας;
ἤ τι περὶ τρώων καὶ ἀχαιῶν μερμηρίζεις;
τῶν γὰρ νῦν ἄγχιστα μάχη πόλεμός τε δέδηε.
Τὸν δ' ἀπαμειβόμενος προσέφη νεφεληγερέτα ζεύς,
ἔγνως ἐννοσίγαιε ἐμὴν ἐν στήθεσι βουλήν,
ὧν ἕνεκα ξυνάγειρα· μέλουσί μοι ὀλλύμενοί περ.
ἀλλ' ἤτοι μὲν ἐγὼ μενέω πτυχὶ οὐλύμποιο
ἥμενος, ἔνθ' ὁρόων φρένα τέρψομαι, οἱ δὲ δὴ ἄλλοι
ἔρχεσθ' ὄφρ' ἂν ἵκησθε μετὰ τρῶας καὶ ἀχαιούς,
ἀμφοτέροισι δ' ἀρήγεθ' ὅπῃ νόος ἐστὶν ἑκάστου.
εἰ γὰρ ἀχιλλεὺς οἶος ἐπὶ τρώεσσι μαχεῖται,
οὐδὲ μίνυνθ' ἕξουσι ποδώκεα πηλείωνα.
καὶ δέ τί μιν καὶ πρόσθεν ὑποτρομέεσκον ὁρῶντες·
νῦν δ' ὅτε δὴ καὶ θυμὸν ἑταίρου χώεται αἰνῶς,
δείδω μὴ καὶ τεῖχος ὑπὲρ μόρον ἐξαλαπάξῃ.
Ὣς ἔφατο κρονίδης, πόλεμον δ' ἀλίαστον ἔγειρε.
βὰν δ' ἴμεναι πόλεμόνδε θεοὶ δίχα θυμὸν ἔχοντες·
ἥρη μὲν μετ' ἀγῶνα νεῶν καὶ παλλὰς ἀθήνη,
ἠδὲ ποσειδάων γαιήοχος, ἠδ' ἐριούνης
ἑρμείας, ὃς ἐπὶ φρεσὶ πευκαλίμῃσι κέκασται,
ἥφαιστος δ' ἅμα τοῖσι κίε σθένεϊ βλεμεαίνων
χωλεύων, ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί.
ἐς δὲ τρῶας, ἄρης κορυθαίολος. αὐτὰρ ἅμ' αὐτῷ,

# ΥΠΟΘΕΣΙΣ ΤΗΣ·Υ· ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Διὸς ἐπιτρέψαντος κατέρχονται βοηθήσοντες οἱ θεοὶ πάντες. οἷς μὲν ἕλλησιν ἥρα, καὶ ἀθηνᾶ, καὶ ποσειδῶν καὶ ἥφαιστος καὶ ἑρμῆς, οἷς δὲ τρωσὶν ἀφροδίτη καὶ ἀπόλλων, ἔτι δὲ καὶ ἄρτεμις, καὶ λητώ, ἄρης τε. καὶ σκάμανδρος, αἰνείαν δὲ ἀντιστάντα ἀχιλλεῖ σώζει ἀπόλλων νεφέλῃ καλύψας, ἀχιλλεὺς δὲ ἄλλους τε ἀναιρεῖ, καὶ πολύδωρον τὸν πριάμου παῖδα. ἕκτορα δὲ ἀντιστὰς αὐτῷ φυγῇ ἀπόλλωνος σώζοντος αὐτόν. τοὺς δὲ ἄλλους ἀχιλλεύς, ἐπὶ τὴν πόλιν φεύγοντας κατήπειγεν.

# ΙΛΙΑΔΟΣ·Υ· ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Υ μακάρων ἔρις ὦρτο, φέρει δ' ἐπὶ κάρτος ἀχαιοῖς.

Ὡς οἱ μὲν παρὰ νηυσὶ κορωνίσι θωρήσσοντο.
ἀμφὶ σὲ πηλέος υἱὲ μάχης ἀκόρητοι ἀχαιοί.
τρῶες δ' αὖθ' ἑτέρωθεν ἐπὶ θρωσμῷ πεδίοιο.
ζεὺς δὲ θέμιστα κέλευσε θεοὺς ἀγορήνδε καλέσσαι,
κρατὸς ἀπ' οὐλύμποιο πολυπτύχου, ἡ δ' ἄρα πάντῃ
φοιτήσασα κέλευσε διὸς πρὸς δῶμα νέεσθαι,
οὔτε τις οὖν ποταμῶν ἀπέην νόσφ' ὠκεανοῖο,
οὔτ' ἄρα νυμφάων ταί τ' ἄλσεα καλὰ νέμονται,

ξάνθέ τε, καὶ βαλίε, τηλεκλυτὰ τέκνα ποδάργης,
ἄλλως δὴ φράζεσθαι σαωσέμεν ἡνιοχῆας,
ἂψ δαναῶν ἐς ὅμιλον, ἐπεί χ' ἑῶμεν πολέμοιο.
μὴ δ' ὡς πάτροκλον λίπετ' αὐτόθι τεθνειῶτα.
τὸν δ' ἄρ ὑπὸ ζυγόφιν, προσέφη πόδας αἰόλος ἵππος
ξάνθος, ἄφαρ δ' ἤμυσε καρήατι, πᾶσα δὲ χαίτη,
ζεύγλης ἐξεριποῦσα παρὰ ζυγὸν οὖδας ἵκανεν.
αὐδήεντα δ' ἔθηκε θεὰ λευκώλενος ἥρη.
καὶ λίην σ' ἔτι νῦν γε σαώσομεν ὄβριμ' ἀχιλλεῦ.
ἀλλά τοι ἦμαρ ἐγγύθεν ὀλέθριον, οὐδέ τι ἡμεῖς
αἴτιοι, ἀλλὰ θεός τε μέγας καὶ μοῖρα κραταιή.
οὐ γὰρ ἡμετέρῃ βραδυτῆτί γε, νωχελίῃ τε,
τρῶες ἀπ' ὤμοιιν πατρόκλου τεύχε' ἕλοντο,
ἀλλὰ θεῶν ἄριστος. ὃν ἠΰκομος τέκε λητὼ,
ἔκταν' ἐνὶ προμάχοισι, καὶ ἕκτορι κῦδος ἔδωκε.
νῶι δὲ καί κεν ἅμα πνοιῇ ζεφύροιο θέοιμεν,
ἥν περ ἐλαφροτάτην φάσ' ἔμμεναι, ἀλλά σοι αὐτῷ
μόρσιμόν ἐστι, θεῷ τε, καὶ ἀνέρι ἶφι δαμῆναι.
Ὣς ἄρα φωνήσαντος ἐριννύες ἔσχεθον αὐδήν,
τὸν δὲ μέγ' ὀχθήσας προσέφη πόδας ὠκὺς ἀχιλλεύς,
ξάνθε τί μοι θάνατον μαντεύεαι, οὐδέ τι σε χρή.
εὖ νύ τοι οἶδα καὶ αὐτὸς, ὅ μοι μόρος ἐνθάδ' ὀλέσθαι
νόσφι φίλου πατρὸς, καὶ μητέρος, ἀλλὰ καὶ ἔμπης
οὐ λήξω πρὶν τρῶας ἅδην ἐλάσαι πολέμοιο.
ἦ ῥα, καὶ ἐν πρώτοις ἰάχων ἔχε μώνυχας ἵππους.

καλὰς, ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας.
δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνεν.
ἀμφὶ δ᾽ ἄρ᾽ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον
χάλκεον, αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε
εἵλετο, τοῦ δ᾽ ἀπάνευθε σέλας γένετ᾽ ἠΰτε μήνης.
ὡς δ᾽ ὅταν ἐκ πόντοιο σέλας ναύτῃσι φανείη
καιομένοιο πυρός, τὸ δὲ καίεται ὑψόθ᾽ ὄρεσφι
σταθμῷ ἐν οἰοπόλῳ, τοὺς δ᾽ οὐκ ἐθέλοντας ἄελλαι
πόντον ἐπ᾽ ἰχθυόεντα φίλων ἀπάνευθε φέρουσιν.
ὣς ἀπ᾽ ἀχιλλῆος σάκεος σέλας αἰθέρ᾽ ἵκανε
καλοῦ δαιδαλέου, περὶ δὲ τρυφάλειαν ἀείρας,
κρατὶ θέτο βριαρήν, ἣ δ᾽ ἀστὴρ ὣς ἀπέλαμπεν.
ἵππουρις τρυφάλεια, περισσείοντο δ᾽ ἔθειραι
χρύσεαι, ἃς ἥφαιστος ἵει λόφον ἀμφὶ θαμειάς.
πειρήθη δ᾽ ἕο αὐτοῦ ἐν ἔντεσι δῖος ἀχιλλεύς,
εἰ οἱ ἐφαρμόσσειε, καὶ ἐντρέχοι ἀγλαὰ δῶρα.
τῷ δ᾽ ἠΰτε πτερὰ γίνετ᾽ ἄειρε δὲ ποιμένα λαῶν.
ἐκ δ᾽ ἄρα σύριγγος πατρώϊον ἐσπάσατ᾽ ἔγχος,
βριθὺ, μέγα, στιβαρὸν, τὸ μὲν οὐ δύνατ᾽ ἄλλος ἀχαιῶν
πάλλειν, ἀλλά μιν οἶος ἐπίστατο πῆλαι ἀχιλλεύς,
πηλιάδα μελίην, τὴν πατρὶ φίλῳ τάμε χείρων
πηλίου ἐκ κορυφῆς φόνον ἔμμεναι ἡρώεσσιν.
ἵππους δ᾽ αὐτομέδων τε, καὶ ἄλκιμος ἀμφιέποντες,
ζεύγνυσαν, ἀμφὶ δὲ καλὰ λέπαδν᾽ ἕσαν ἐν δὲ χαλινοὺς,
γαμφηλῇς ἔβαλον, κατὰ δ᾽ ἡνία τεῖναν ὀπίσσω,
κολλητὸν ποτὶ δίφρον δ᾽, ὁ δ᾽ ἄρα μάστιγα φαεινὴν
χειρὶ λαβὼν ἀραρυῖαν, ἐφ᾽ ἵπποιιν ἀνόρουσεν.
αὐτομέδων, ὄπιθεν δὲ κορυσσάμενος βῆ ἀχιλλεύς.
τεύχεσι παμφαίνων ὥς τ᾽ ἠλέκτωρ ὑπερίων.
σμερδαλέον δ᾽ ἵπποισιν ἐκέκλετο πατρὸς ἑοῖο

Μυρομένους δ' ἄρα τούς γε ἰδὼν ἐλέησε κρονίων,
αἶψα δ' ἀθηναίην ἔπεα πτερόεντα προσηύδα.
τέκνον ἐμὸν δὴ πάμπαν ἀποίχεαι ἀνδρὸς ἑῆος.
ἦ νύ τοι οὐκέτι πάγχυ μετὰ φρεσὶ μέμβλετ' ἀχιλλεύς,
κεῖνος ὅ γε προπάροιθε νεῶν ὀρθοκραιράων,
ἧσται ὀδυρόμενος ἕταρον φίλον, οἱ δὲ δὴ ἄλλοι,
οἴχονται μετὰ δεῖπνον, ὁ δ' ἄκμηνος καὶ ἄπαστος.
ἀλλ' ἴθι οἱ νέκταρ τε καὶ ἀμβροσίην ἐρατεινὴν
στάξον ἐνὶ στήθεσσιν ἵνα μή μιν λιμὸς ἵκηται.
Ὣς εἰπὼν ὤτρυνε πάρος μεμαυῖαν ἀθήνην.
ἣ δ' ἅρπῃ ἐϊκυῖα τανυπτέρυγι λιγυφώνῳ.
οὐρανοῦ ἐκ κατέπαλτο δι' αἰθέρος, αὐτὰρ ἀχαιοὶ
αὐτίκα θωρήσσοντο κατὰ στρατὸν, ἣ δ' ἀχιλῆϊ
νέκταρ ἐνὶ στήθεσσι καὶ ἀμβροσίην ἐρατεινὴν
στάξ', ἵνα μή μιν λιμὸς ἀτερπὴς γούναθ' ἵκηται,
αὐτὴ δὲ πρὸς πατρὸς ἐρισθενέος πυκινὸν δῶ
ᾤχετο, τοὶ δ' ἀπάνευθε νεῶν ἐχέοντο θοάων,
ὡς δ' ὅτε ταρφειαὶ νιφάδες διὸς ἐκποτέονται.
ψυχραὶ ὑπαὶ ῥιπῆς αἰθρηγενέος βορέαο.
ὣς τότε ταρφειαὶ κόρυθες λαμπρὸν γανόωσαι
νηῶν ἐκφορέοντο, καὶ ἀσπίδες ὀμφαλόεσσαι
θώρηκές τε, κραταιγύαλοι, καὶ μείλινα δοῦρα.
αἴγλη δ' οὐρανὸν ἷκε, γέλασσε δὲ πᾶσα περὶ χθὼν,
χαλκοῦ ὑπὸ στεροπῆς, ὑπὸ δὲ κτύπος ὤρνυτο ποσσὶν
ἀνδρῶν, ἐν δὲ μέσοισι, κορύσσετο δῖος ἀχιλλεύς.
τοῦ καὶ ὀδόντων μὲν καναχὴ πέλε, τὼ δέ οἱ ὄσσε
λαμπέσθην, ὡσεί τε πυρὸς σέλας, ἐν δέ οἱ ἦτορ
δῦν' ἄχος ἄτλητον, ὁ δ' ἄρα τρωσὶ μενεαίνων,
δύσετο δῶρα θεοῦ, τά οἱ ἥφαιστος κάμε τεύχων.
κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε

δοιὼ δ' ἀτρείδα μενέτην, καὶ δῖος ὀδυσσεὺς,
νέστωρ ἰδομενεύς τε γέρων θ' ἱππηλάτα φοῖνιξ,
τέρποντες πυκινῶς ἀκαχήμενον· οὐδέ τι θυμῷ
τέρπετο πρὶν πολέμου στόμα δύμεναι αἱματόεντος.
μνησάμενος δ' ἀδινῶς ἀνενείκατο φώνησέν τε.
ἦ ῥα νύ μοι ποτὲ καὶ σὺ δυσάμμορε φίλταθ' ἑταίρων,
αὐτὸς ἐνὶ κλισίῃ, λαρὸν παραδεῖπνον ἔθηκας
αἶψα καὶ ὀτραλέως, ὁπότε σπερχοίατ' ἀχαιοὶ
τρωσὶν ἐφ' ἱπποδάμοισι φέρειν πολύδακρυν ἄρηα.
νῦν δὲ σὺ μὲν κεῖσαι δεδαϊγμένος, αὐτὰρ ἐμὸν κῆρ.
ἄκμηνον πόσιος καὶ ἐδητύος ἔνδον ἐόντων
σῇ ποθῇ, οὐ μὲν γάρ τι κακώτερον ἄλλο πάθοιμι.
οὐδ' εἴ κεν τοῦ πατρὸς ἀποφθιμένοιο πυθοίμην.
ὅς που νῦν φθίηφι τέρεν κατὰ δάκρυον εἴβει.
χήτει τοιοῦδ' υἷος ὁ δ' ἀλλοδαπῷ ἐνὶ δήμῳ
εἵνεκα ῥιγεδανῆς ἑλένης τρωσὶν πολεμίζω.
ἠὲ τὸν, ὃς σκύρῳ μοι ἐνιτρέφεται φίλος υἱός.
εἴ που ἔτι ζώει γε νεοπτόλεμος θεοειδής,
πρὶν μὲν γάρ μοι θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει
οἶον ἐμὲ φθίσεσθαι ἀπ' ἄργεος ἱπποβότοιο.
αὐτοῦ ἐνὶ τροίῃ, σὲ δέ τε φθίηνδε νέεσθαι,
ὥς ἄν μοι τὸν παῖδα θοῇ σὺν νηὶ μελαίνῃ
σκυρόθεν ἐξαγάγοις καί οἱ δείξειας ἕκαστα.
κτῆσιν ἐμὴν, δμῶάς τε, καὶ ὑψηρεφὲς μέγα δῶμα.
ἤδη γὰρ πηλῆά γ' οἴομαι ἢ κατὰ πάμπαν
τεθνάμεν, ἤ που τυτθὸν ἔτι ζώοντ' ἀκαχῆσθαι.
γήραΐ τε στυγερῷ καὶ ἐμὴν ποτιδέγμενον αἰεὶ
λυγρὴν ἀγγελίην, ὅτ' ἀποφθιμένοιο πύθοιτο.
Ὣς ἔφατο κλαίων, ἐπὶ δὲ στενάχοντο γέροντες,
μνησάμενοι τὰ ἕκαστος ἐνὶ μεγάροισιν ἔλειπον.

καὶ τὰ μὲν ἐν κλισίῃσι θέσαν, κάθισαν δὲ γυναῖκας·
ἵππους δ' εἰς ἀγέλην ἔλασαν θεράποντες ἀχαιοί,
Βρισηὶς δ' ἄρ' ἔπειθ' ἰκέλη χρυσῇ ἀφροδίτῃ,
ὡς ἴδε πάτροκλον δεδαϊγμένον ὀξέϊ χαλκῷ,
ἀμφ' αὐτῷ χυμένη λίγ' ἐκώκυε, χερσὶ δ' ἄμυσσε,
στήθεά τ' ἠδ' ἁπαλὴν δειρὴν, ἰδὲ καλὰ πρόσωπα.
εἶπε δ' ἄρα κλαίουσα γυνὴ ἐϊκυῖα θεῇσι.
Πάτροκλέ μοι δειλῇ, πλεῖστον κεχαρισμένε θυμῷ.
ζωὸν μέν σε ἔλειπον ἐγὼ κλισίηθεν ἰοῦσα.
νῦν δέ σε τεθνειῶτα κιχάνομαι ὄρχαμε λαῶν.
ἂψ ἀνιοῦσ', ὥς μοι δέχεται κακὸν ἐκ κακοῦ αἰεί.
ἄνδρα μὲν, ᾧ ἔδοσάν με πατὴρ καὶ πότνια μήτηρ
εἶδον πρὸ πόλιος δεδαϊγμένον ὀξέϊ χαλκῷ.
τρεῖς τε κασιγνήτους τούς μοι μία γείνατο, μήτηρ
κηδείους, οἳ πάντες ὀλέθριον ἦμαρ ἐπέσπον.
οὐδὲ μὲν οὐδέ μ' ἔασκες, ὅτ' ἄνδρ' ἐμὸν ὠκὺς ἀχιλλεὺς
ἔκτεινεν πέρσεν δὲ πόλιν θείοιο μύνητος
κλαίειν, ἀλλά μ' ἔφασκες ἀχιλλῆος θείοιο
κουριδίην ἄλοχον θήσειν, ἄξειν δ' ἐνὶ νηυσὶν
ἐς φθίην, δαίσειν δὲ γάμον μετὰ μυρμιδόνεσσι.
τῷ σ' ἄμοτον κλαίω τεθνηότα μείλιχον αἰεί.
Ὡς ἔφατο κλαίουσ', ἐπὶ δὲ στενάχοντο γυναῖκες,
πάτροκλον πρόφασιν, σφῶν δ' αὐτῶν κήδε' ἑκάστη.
αὐτὸν δ' ἀμφὶ γέροντες ἀχαιῶν ἠγερέθοντο
λισσόμενοι δειπνῆσαι, ὁ δ' ἠρνεῖτο στεναχίζων.
λίσσομαι, εἴ τις ἐμοίγε φίλων ἐπιπείθεθ' ἑταίρων.
μή με πρὶν σίτοιο κελεύετε μηδὲ ποτῆτος
ἄσασθαι φίλον ἦτορ ἐπεί μ' ἄχος αἰνὸν ἱκάνει.
δύντα δ' ἐς ἠέλιον μενέω, καὶ τλήσομαι ἔμπης.
Ὣς εἰπὼν, ἄλλους μὲν ἀπεσκέδασεν βασιλῆας,

Ἵστατο ταλθύβιος δὲ θεῷ ἐναλίγκιος αὐδήν,
κάπρον ἔχων ἐν χερσὶ, παρίστατο ποιμένι λαῶν.
ἀτρείδης δὲ ἐρυσσάμενος χείρεσσι μάχαιραν,
ἥ οἱ πὰρ ξίφεος μέγα κουλεὸν αἰὲν ἄωρτο,
κάπρου ἀπὸ τρίχας ἀρξάμενος διὶ χεῖρας ἀνασχὼν,
εὔχετο, τοὶ δ' ἄρα πάντες ἐπ' αὐτόφιν ἥατο σιγῇ
ἀργεῖοι κατὰ μοῖραν ἀκούοντες βασιλῆος,
εὐξάμενος δ' ἄρα εἶπεν ἰδὼν ἐς οὐρανὸν εὐρύν,
ἴστω νῦν ζεὺς πρῶτα θεῶν ὕπατος καὶ ἄριστος
γῆ τε καὶ ἠέλιος καὶ ἐριννύες, αἵ θ' ὑπὸ γαῖαν
ἀνθρώπους τίνυνται, ὅς τις κ' ἐπίορκον ὀμόσσῃ
μὴ μὲν ἐγὼ κούρῃ βρισηΐδι χεῖρ' ἐπένεικα.
οὔτ' εὐνῆς πρόφασιν κεχρημένος οὔτε τευ ἄλλου.
ἀλλ' ἔμεν' ἀπροτίμαστος ἐνὶ κλισίῃσιν ἐμῇσιν.
εἰ δέ τι τῶνδ' ἐπίορκον, ἐμοὶ θεοὶ ἄλγεα δοῖεν
πολλὰ μάλ' ὅσσα διδοῦσιν ὅς τις σφ' ἀλίτηται ὀμόσσας,
ἦ, καὶ ἀπὸ στόμαχον κάπρου τάμε νηλέϊ χαλκῷ.
τὸν μὲν ταλθύβιος πολιῆς ἁλὸς ἐς μέγα λαῖτμα
ῥῖψ' ἐπιδινήσας βόσιν ἰχθύσιν, αὐτὰρ ἀχιλλεὺς
ἀνστὰς ἀργείοισι φιλοπτολέμοισι μετηύδα.
Ζεῦ πάτερ ἦ μεγάλας ἄτας ἄνδρεσσι διδοῖσθα.
οὐκ ἂν δήποτε θυμὸν ἐνὶ στήθεσσιν ἐμοῖσιν
ἀτρείδης ὤρινε διαμπερὲς, οὐδέ κε κούρην
ἦγεν ἐμεῦ ἀέκοντος ἀμήχανος, ἀλλά ποθι ζεὺς,
ἤθελ' ἀχαιοῖσι θάνατον πολέεσσι γενέσθαι.
νῦν δ' ἔρχεσθ' ἐπὶ δεῖπνον ἵνα ξυνάγωμεν ἄρηα.
Ὣς ἄρ' ἐφώνησεν, λῦσεν δ' ἀγορὴν αἰψηρήν.
οἱ μὲν ἄρ' ἐσκίδναντο ἑὴν ἐπὶ νῆα ἕκαστος,
δῶρα δὲ μυρμιδόνες μεγαλήτορες ἀμφεπένοντο.
βὰν δ' ἐπὶ νῆα φέροντες ἀχιλλῆος θείοιο,

καὶ τὰ

τῷ τοι ἐπιτλήτω κραδίη μύθοισιν ἐμοῖσιν,
αἶψά τε φυλόπιδος πέλεται κόρος ἀνθρώποισιν.
ἧς τε πλείστην μὲν καλάμην χθονὶ χαλκὸς ἔχευεν.
ἄμητος δ' ὀλίγιστος ἐπὴν κλίνῃσι τάλαντα
ζεύς, ὅς τ' ἀνθρώπων ταμίης πολέμοιο τέτυκται.
γαστέρι δ' οὔπως ἐστὶ νέκυν πενθῆσαι ἀχαιούς.
λίην γὰρ πολλοί τε καὶ ἐπήτριμοι ἤματα πάντα
πίπτουσιν τότε κέν τις ἀναπνεύσειε πόνοιο.
ἀλλὰ χρὴ τὸν μὲν καταθάπτειν ὅς κε θάνῃσι
νηλέα θυμὸν ἔχοντας ἐπ' ἤματι δακρύσαντας.
ὅσσοι δ' ἂν πολέμοιο περὶ στυγεροῖο λίπωνται.
μεμνῆσθαι πόσιος καὶ ἐδητύος ὄφρ' ἔτι μᾶλλον
ἀνδράσι δυσμενέεσσι μαχώμεθα νωλεμὲς αἰεί.
ἑσσάμενοι χροῒ χαλκὸν ἀτειρέα, μηδέ τις ἄλλην
λαῶν ὀτρυντὺν, ποτιδέγμενος ἰσχαναάσθω.
ἥδε γὰρ ὀτρυντὺς κακὸν ἔσσεται, ὅς κε λίπηται
νηυσὶν ἐπ' ἀργείων, ἀλλ' ἀθρόοι ὁρμηθέντες
τρωσὶν ἐφ' ἱπποδάμοισιν ἐγείρομεν ὀξὺν ἄρηα.
ἦ καὶ νέστορος υἷας ὀπάσσατο κυδαλίμοιο.
φυλείδην τε μέγητα, θόαντά τε μηριόνην τε.
καὶ κρειοντιάδην λυκομήδεα, καὶ μελάνιππον.
βὰν δ' ἴμεν ἐς κλισίην ἀγαμέμνονος ἀτρείδαο.
αὐτίκ' ἔπειθ' ἅμα μῦθος ἔην, τετέλεστο δὲ ἔργον.
ἑπτὰ μὲν ἐκ κλισίης τρίποδας φέρον οὕς οἱ ὑπέστη.
αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δ' ἵππους.
ἐκ δ' ἄγον αἶψα γυναῖκας ἀμύμονας ἔργ' εἰδυίας
ἑπτ', ἀτὰρ ὀγδοάτην βρισηΐδα καλλιπάρῃον
χρυσοῦ δὲ στήσας ὀδυσεὺς δέκα πάντα τάλαντα
ἦρχ', ἅμα δ' ἄλλοι δῶρα φέρον κουρῆτες ἀχαιῶν.
καὶ τὰ μὲν ἐν μέσσῃ ἀγορῇ θέσαν, ἂν δ' ἀγαμέμνων

μιμνέτε δ' ἄλλοι πάντες ἀολλέες ὄφρα κε δῶρα
ἐκ κλισίης ἔλθῃσι καὶ ὅρκια πιστὰ τάμωμεν.
σοὶ δ' αὐτῷ τόδ' ἐγὼν ἐπιτέλλομαι ἠδὲ κελεύω,
κρινάμενος κούρητας ἀριστῆας παναχαιῶν.
δῶρα ἐμῆς παρὰ νηὸς ἐνεικέμεν ὅσσ' ἀχιλῆϊ
χθιζὸν ὑπέστημεν δώσειν ἀγέμεν τε γυναῖκας.
ταλθύβιος δέ μοι ὦκα κατὰ στρατὸν εὐρὺν ἀχαιῶν.
κάπρον ἑτοιμασάτω ταμέειν διΐ τ' ἠελίῳ τε.
Τὸν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς ἀχιλλεύς.
ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν ἀγάμεμνον
ἄλλοτέ περ καὶ μᾶλλον ὀφέλλετε ταῦτα πένεσθαι
ὁππότε τις μεταπαυσωλὴ πολέμοιο γένηται
καὶ μένος οὐ τόσον ᾖσιν ἐνὶ στήθεσσιν ἐμοῖσιν.
νῦν δ' οἱ μὲν κέαται δεδαϊγμένοι, οὓς ἐδάμασσεν
ἕκτωρ πριαμίδης ὅτε οἱ ζεὺς κῦδος ἔδωκεν.
ὑμεῖς δ' ἐς βρωτὺν ὀτρύνετον, ἦ τ' ἂν ἔγωγε
νῦν μὲν ἀνώγοιμι πτολεμίζειν υἷας ἀχαιῶν.
νήστιας ἀκμήνους, ἅμα δ' ἠελίῳ καταδύντι.
τεύξεσθαι μέγα δόρπον ἐπὴν τισαίμεθα λώβην.
πρὶν δ' οὔπως ἂν ἔμοιγε φίλον κατὰ λαιμὸν ἰείη
οὐ πόσις οὐδὲ βρῶσις, ἑταίρου τεθνειῶτος.
ὅς μοι ἐνὶ κλισίῃ δεδαϊγμένος ὀξέϊ χαλκῷ.
κεῖται ἀνὰ πρόθυρον τετραμμένος, ἀμφὶ δ' ἑταῖροι
μύρονται, τό μοι οὔτοι μετὰ φρεσὶ ταῦτα μέμηλεν.
ἀλλὰ φόνος τε καὶ αἷμα καὶ ἀργαλέος στόνος ἀνδρῶν.
Τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις ὀδυσσεύς.
ὦ ἀχιλεῦ πηλέως υἱὲ μέγα φέρτατ' ἀχαιῶν.
κρείσσων εἷς ἐμέθεν καὶ φέρτερος οὐκ ὀλίγον περ
ἔγχει, ἐγὼ δέ κε σεῖο νοήματί κεν προβαλοίμην.
πολλὸν ἐπεὶ πρότερος γενόμην καὶ πλείονα οἶδα.

ἀλλὰ πάσασθαι ἄνωχθι θοῇς ἐπὶ νηυσὶν ἀχαιοὺς,
σίτου καὶ οἴνοιο, τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή.
οὐ γὰρ ἀνὴρ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα,
ἄκμηνος σίτοιο δυνήσεται ἄντα μάχεσθαι.
εἴπερ γὰρ θυμῷ γε μενοινάᾳ πολεμίζειν,
ἀλλά τε λάθρῃ γυῖα βαρύνεται ἠδὲ κιχάνει,
δίψα τε καὶ λιμός, βλάβεται δέ τε γούνατ' ἰόντι.
ὃς δέ κ' ἀνὴρ οἴνοιο κορεσσάμενος καὶ ἐδωδῆς,
ἀνδράσι δυσμενέεσσι πανημέριος πολεμίζῃ,
θαρσαλέον νύ οἱ ἦτορ ἐνὶ φρεσίν, οὐδέ τι γυῖα
πρὶν κάμνῃ, πρὶν πάντας ἐρωῆσαι πολέμοιο.
ἀλλ' ἄγε λαὸν μὲν σκέδασον καὶ δεῖπνον ἄνωχθι
ὅπλεσθαι, τὰ δὲ δῶρα ἄναξ ἀνδρῶν ἀγαμέμνων.
οἰσέτω ἐς μέσσην ἀγορήν, ἵνα πάντες ἀχαιοὶ
ὀφθαλμοῖσιν ἴδωσι, σὺ δὲ φρεσὶν ᾗσιν ἰανθῇς.
ὀμνυέτω δέ τοι ὅρκον ἐν ἀργείοισιν ἀναστάς,
μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι.
ἣ θέμις ἐστὶν ἄναξ ἤ τ' ἀνδρῶν ἠδὲ γυναικῶν,
καὶ δὲ σοὶ αὐτῷ θυμὸς ἐνὶ φρεσὶν ἵλαος ἔστω,
αὐτὰρ ἔπειτά σε δαιτὶ ἐνὶ κλισίῃς ἀρεσάσθω
πιείρῃ, ἵνα μή τι δίκης ἐπιδευὲς ἔχῃσθα.
ἀτρείδη σὺ δ' ἔπειτα δικαιότερος καὶ ἐπ' ἄλλῳ
ἔσσεαι. οὐ μὲν γάρ τι νεμεσσητὸν βασιλῆα
ἄνδρ' ἀπαρέσσασθαι, ὅτε τις πρότερος χαλεπήνῃ.
Τὸν δ' αὖτε προσέειπεν ἄναξ ἀνδρῶν ἀγαμέμνων,
χαίρω σεῦ λαερτιάδη τὸν μῦθον ἀκούσας.
ἐν μοίρῃ γὰρ πάντα διίκεο καὶ κατέλεξας.
ταῦτα δ' ἐγὼν ἐθέλω ὀμόσαι, κέλεται δέ με θυμός,
οὐδ' ἐπιορκήσω πρὸς δαίμονος, αὐτὰρ ἀχιλλεὺς
μιμνέτω αὖθι τέως γε, ἐπειγόμενός περ ἄρηος,

Ὣς εἰπὼν, ἔρριψεν ἀπ' οὐρανοῦ ἀστερόεντος
χειρὶ περιστρέψας, τάχα δ' ἵκετο ἔργ' ἀνθρώπων.
τὴν αἰεὶ στενάχεσχ' ὅθ' ἑὸν φίλον υἱὸν ὁρῷτο
ἔργον ἀεικὲς ἔχοντα ὑπ' εὐρυσθῆος ἀέθλων.
ὣς καὶ ἐγὼν ὅτε δ' αὖτε μέγας κορυθαίολος ἕκτωρ
ἀργείους ὀλέκεσκεν ἐπὶ πρύμνῃσι νέεσσιν,
οὐ δυνάμην λελαθέσθ' ἄτης ᾗ πρῶτον ἀάσθην,
ἀλλ' ἐπεὶ ἀασάμην καί μευ φρένας ἐξέλετο ζεύς,
ἂψ ἐθέλω ἀρέσαι, δόμεναί τ' ἀπερείσι' ἄποινα.
ἀλλ' ὄρσευ πόλεμόνδε καὶ ἄλλους ὄρνυθι λαούς.
δῶρα δ' ἐγὼν ὅδε πάντα παρασχεῖν ὅσα τοι ἐλθὼν
χθιζὸς ἐνὶ κλισίῃσιν ὑπέσχετο δῖος ὀδυσσεύς.
εἰ δ' ἐθέλεις ἐπίμεινον ἐπειγόμενός περ ἄρηος,
δῶρα δέ τοι θεράποντες ἐμῆς παρὰ νηὸς ἑλόντες
οἴσουσ' ὄφρα ἴδηαι, ὅ τοι μενοεικέα δώσω.
Τὸν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς ἀχιλλεύς.
ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν ἀγάμεμνον,
δῶρα μὲν αἴκ' ἐθέλῃσθα παρασχέμεν ὡς ἐπιεικὲς,
εἴτ' ἐχέμεν παρὰ σοί· νῦν δὲ μνησώμεθα χάρμης.
αἶψα μάλ'· οὐ γὰρ χρὴ κλοτοπεύειν ἐνθάδ' ἐόντας.
οὐδὲ διατρίβειν· ἔτι γὰρ μέγα ἔργον ἄρεκτον.
ὥς κέ τις αὖτ' ἀχιλῆα μετὰ πρώτοισιν ἴδηται,
ἔγχεϊ χαλκείῳ τρώων ὀλέκοντα φάλαγγας.
ὧδέ τις ὑμείων μεμνημένος ἀνδρὶ μαχέσθω.
Τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις ὀδυσσεὺς,
μὴ δ' οὕτως ἀγαθός περ ἐὼν θεοείκελ' ἀχιλλεῦ.
νήστιας ὄτρυνε προτὶ ἴλιον υἷας ἀχαιῶν
τρωσὶ μαχησομένους, ἐπεὶ οὐκ ὀλίγον χρόνον ἔσται
φύλοπις εὖτ' ἂν πρῶτον ὁμιλήσωσι φάλαγγες
ἀνδρῶν, ἐν δὲ θεὸς πνεύσῃ μένος ἀμφοτέροισιν,

ἤτοι ὅγ' εὐχόμενος μετέφη πάντεσσι θεοῖσι·
Κέκλυτέ μευ πάντες τε θεοὶ, πᾶσαί τε θέαιναι,
ὄφρ' εἴπω τά με θυμὸς ἐνὶ στήθεσσιν ἀνώγει.
σήμερον ἄνδρα φόως δὲ μογοστόκος εἰλείθυια
ἐκφανεῖ, ὃς πάντεσσι περικτιόνεσσιν ἀνάξει
τῶν ἀνδρῶν γενεῆς οἵ θ' αἵματος ἐξ ἐμεῦ εἰσί.
Τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια ἥρη·
ψευστήσεις, οὐδ' αὖτε τέλος μύθῳ ἐπιθήσεις.
εἰ δ' ἄγε νῦν μοι ὄμοσσον ὀλύμπιε καρτερὸν ὅρκον,
ἦ μὲν τὸν πάντεσσι περικτιόνεσσιν ἀνάξειν,
ὅς κεν ἐπ' ἤματι τῷδε πέσῃ μετὰ ποσσὶ γυναικὸς
τῶν ἀνδρῶν, οἳ σῆς ἐξ αἵματός εἰσι γενέθλης.
Ὣς φάτο, ζεὺς δ' οὔτι δολοφροσύνην ἐνόησεν,
ἀλλ' ὄμοσεν μέγαν ὅρκον, ἔπειτα δὲ πολλὸν ἀάσθη.
ἥρη δ' ἀΐξασα λίπεν ῥίον οὐλύμποιο,
καρπαλίμως δ' ἵκετ' ἄργος ἀχαϊκὸν, ἔνθ' ἄρα ᾔδη
ἰφθίμην ἄλοχον σθενέλου περσηιάδαο.
ἡ δ' ἐκύει φίλον υἱὸν, ὁ δ' ἕβδομος ἑστήκει μείς·
ἐκ δ' ἄγαγε πρὸ φόωσδε καὶ ἠλιτόμηνον ἐόντα.
Ἀλκμήνης δ' ἀπέπαυσε τόκον, σχέθε δ' εἰλειθυίας.
αὐτὴ δ' ἀγγελέουσα, δία κρονίωνα προσηύδα.
Ζεῦ πάτερ ἀργικέραυνε ἔπος τί τοι ἐν φρεσὶ θήσω.
ἤδη ἀνὴρ γέγον' ἐσθλὸς, ὃς ἀργείοισιν ἀνάξει,
εὐρυσθεὺς, σθενέλοιο πάϊς περσηιάδαο,
σὸν γένος, οὔ οἱ ἀεικὲς ἀνασσέμεν ἀργείοισιν.
Ὣς φάτο, τὸν δ' ἄχος ὀξὺ κατὰ φρένα τύψε βαθεῖαν.
αὐτίκα δ' εἷλ' ἄτην κεφαλῆς λιπαροπλοκάμοιο
χωόμενος φρεσὶν ᾗσι, καὶ ὤμοσε καρτερὸν ὅρκον,
μή ποτ' ἐς οὔλυμπόν τε καὶ οὐρανὸν ἀστερόεντα
αὖτις ἐλεύσεσθαι ἄτην ἣ πάντας ἀᾶται.

ὄφρ' ἔτι καὶ Τρώων πειρήσομαι ἀντίος ἐλθών·
αἴκ' ἐθέλωσ' ἐπὶ νηυσὶν ἰαύειν, ἀλλά τιν' οἴω
ἀσπασίως αὐτῶν γόνυ κάμψειν ὅς κε φύγησι·
δηΐου ἐκ πολέμοιο ὑπ' ἔγχεος ἡμετέροιο.
Ὣς ἔφαθ', οἱ δ' ἐχάρησαν ἐϋκνήμιδες ἀχαιοί·
μῆνιν ἀπειπόντος μεγαθύμου πηλείωνος.
τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν ἀγαμέμνων·
αὐτόθεν ἐξ ἕδρης, οὐδ' ἐν μέσσοισιν ἀναστάς.
ὦ φίλοι ἥρωες δαναοὶ θεράποντες ἄρηος·
ἑσταότος μὲν καλὸν ἀκούειν, οὐδὲ ἔοικεν
ὑββάλλειν, χαλεπὸν γὰρ ἐπιστάμενόν περ ἐόντα.
ἀνδρῶν δ' ἐν πολλῷ ὁμάδῳ πῶς κέν τις ἀκούσαι·
ἢ εἴποι, βλάβεται δὲ λιγύς περ ἐὼν ἀγορητής.
πηλείδῃ μὲν ἐγὼν ἐνδείξομαι, αὐτὰρ οἱ ἄλλοι
σύνθεσθ' ἀργεῖοι, μῦθόν τ' εὖ γνῶτε ἕκαστος.
πολλάκι δή μοι τοῦτον ἀχαιοὶ μῦθον ἔειπον·
καί τέ με νεικείεσκον, ἐγὼ δ' οὐκ αἴτιός εἰμι·
ἀλλὰ ζεὺς καὶ μοῖρα καὶ ἠεροφοῖτις ἐριννύς,
οἵ τέ μοι εἰν ἀγορῇ φρεσὶν ἔμβαλον ἄγριον ἄτην,
ἤματι τῷ, ὅτ' ἀχιλῆος γέρας αὐτὸς ἀπηύρων.
ἀλλὰ τί κεν ῥέξαιμι, θεὸς διὰ πάντα τελευτᾷ.
πρέσβα διὸς θυγάτηρ ἄτη, ἣ πάντας ἀᾶται
οὐλομένη, τῆς μέν θ' ἁπαλοὶ πόδες, οὐ γὰρ ἐπ' οὔδει
πίλναται, ἀλλ' ἄρα ἥγε κατ' ἀνδρῶν κράατα βαίνοι·
βλάπτουσ' ἀνθρώπους, κατὰ δ' οὖν ἕτερόν γε πέδησε·
καὶ γὰρ δή νύ ποτε ζῆν' ἄασαν, τόνπερ ἄριστον
ἀνδρῶν ἠδὲ θεῶν φασιν ἔμμεναι, ἀλλ' ἄρα καὶ τὸν
ἥρη θῆλυς ἐοῦσα, δολοφροσύνῃς ἀπάτησεν,
ἤματι τῷ, ὅτ' ἔμελλε βίην ἡρακληείην
ἀλκμήνη τέξεσθαι ἐϋστεφάνῳ ἐνὶ θήβῃ.

αὐτὰρ ὁ βῆ παρὰ θῖνα θαλάσσης δῖος ἀχιλλεύς.
σμερδαλέα ἰάχων, ὦρσεν δ' ἥρωας ἀχαιούς
καί ῥ' οἵπερ τὸ πάρος γε νεῶν ἐν ἀγῶνι μένεσκον.
οἵ τε κυβερνῆται καὶ οἳ ἔχον οἰήια νηῶν.
καὶ ταμίαι παρὰ νηυσὶν ἔσαν σίτοιο δοτῆρες.
καὶ μὴν οἳ τότε γ' εἰς ἀγορὴν ἴσαν, οὕνεκ' ἀχιλλεὺς
ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτ' ἀλεγεινῆς.
τὼ δὲ δύω σκάζοντε βάτην ἄρεος θεράποντε.
τυδείδης τε μενεπτόλεμος, καὶ δῖος ὀδυσσεύς,
ἔγχει ἐρειδομένω, ἔτι γὰρ ἔχον ἕλκεα λυγρά,
κὰδ δὲ μετὰ πρώτῃ ἀγορῇ ἵζοντο κιόντες.
αὐτὰρ ὁ δεύτατος ἦλθεν ἄναξ ἀνδρῶν ἀγαμέμνων.
ἕλκος ἔχων, καὶ γὰρ τὸν ἐνὶ κρατερῇ ὑσμίνῃ.
οὖτα κόων ἀντηνορίδης χαλκήρεϊ δουρί,
αὐτὰρ ἐπεὶ δὴ πάντες ἀολλίσθησαν ἀχαιοί,
τοῖσι δ' ἀνιστάμενος μετέφη πόδας ὠκὺς ἀχιλλεύς.
ἀτρείδη, ἦ ἄρ τι τόδ' ἀμφοτέροισιν ἄρειον,
ἔπλετο σοὶ καὶ ἐμοί, ὅτε νῶΐπερ ἀχνυμένω κῆρ
θυμοβόρῳ ἔριδι μενεήναμεν εἵνεκα κούρης,
τὴν ὄφελ' ἐν νήεσσι κατακτάμεν ἄρτεμις ἰῷ.
ἤματι τῷ, ὅτ' ἐγὼν ἑλόμην λυρνησσὸν ὀλέσσας.
τῷ κ' οὐ τόσσοι ἀχαιοὶ ὀδὰξ ἕλον ἄσπετον οὖδας
δυσμενέων ὑπὸ χερσὶν ἐμεῦ ἀπομηνίσαντος,
ἕκτορι μὲν καὶ τρωσὶ τὸ κέρδιον, αὐτὰρ ἀχαιοὺς
δηρὸν ἐμῆς καὶ σῆς ἔριδος μνήσεσθαι ὀΐω.
ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν ἀχνύμενοί περ.
θυμὸν ἐνὶ στήθεσσι φίλον δαμάσαντες ἀνάγκῃ,
νῦν δ' ἤτοι μὲν ἐγὼ παύω χόλον, οὐδέ τί με χρὴ
ἀσκελέως αἰεὶ μενεαινέμεν, ἀλλ' ἄγε θᾶσσον,
ὄτρυνον πόλεμονδε κάρη κομόωντας ἀχαιούς,

# ΥΠΟΘΕΣΙΣ ΤΗΣ .Τ. ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Θέτιδος κομισάσης ἀχιλλεῖ τὰ ὅπλα παρὰ ἡφαίστου, συναγαγὼν εἰς ἐκκλησίαν τοὺς ἕλληνας ὁ ἥρως ἀπόῤῥησιν ποιεῖται τῆς μήνιδος, καὶ λαμβάνει τὰ δῶρα ἅπερ αὐτῷ ἀγαμέμνων ὑπέσχετο. βορφὴν δὲ ἀπελθομένων ἐκείνων, αὐτὸς ἄσιτος παραμείνας ὁπλίζεται, καὶ στρατείαν ἐξάγει ἐπὶ τὸν πόλεμον, ὁ δὲ ἕτερος τῶν ἵππων αὐτοῦ ξάνθος, τὴν ἐσομένην αὐτῷ ἀναίρεσιν μαντεύεται, ᾧ καὶ ἐπιπλήττει.

# ΙΛΙΑΔΟΣ .Τ. ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Ταῦ δ' ἀπέληγε χόλοιο, καὶ ἔκθορε δῖος ἀχιλλεύς.

Ὡς μὲν κροκόπεπλος ἀπ' ὠκεανοῖο ῥοάων
ὤρνυθ', ἵν' ἀθανάτοισι φόως φέροι, ἠδὲ βροτοῖσιν.
ἡ δ' ἐς νῆας ἵκανε θεοῦ πάρα, δῶρα φέρουσα.
εὗρε δὲ πατρόκλῳ περικείμενον ὃν φίλον υἱὸν,
κλαίοντα λιγέως, πολέες δ' ἀμφ' αὐτὸν ἑταῖροι
μύρονθ', ἡ δ' ἐν τοῖσι παρίστατο δῖα θεάων,
ἔν τ' ἄρα οἱ φῦ χειρὶ, ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε,
Τέκνον ἐμόν, τοῦτον μὲν ἐάσομεν ἀχνύμενοί περ
κεῖσθαι, ἐπειδὴ πρῶτα θεῶν ἰότητι δαμάσθη.

ἔνθα μὲν ἠίθεοι καὶ παρθένοι ἀλφεσίβοιαι.
ὠρχεῦντ' ἀλλήλων ἐπὶ καρπῷ χεῖρας ἔχοντες.
τῶν δ' αἱ μὲν λεπτὰς ὀθόνας ἔχον, οἱ δὲ χιτῶνας
εἵατ' εὐνήτους ἦκα στίλβοντας ἐλαίῳ.
καί ῥ' αἱ μὲν καλὰς στεφάνας ἔχον, οἱ δὲ μαχαίρας
εἶχον χρυσείας ἐξ ἀργυρέων τελαμώνων.
οἱ δ' ὅτε μὲν θρέξασκον ἐπισταμένοισι πόδεσσι
ῥεῖα μάλ', ὡς ὅτε τις τροχὸν ἄρμενον ἐν παλάμῃσιν
ἑζόμενος κεραμεὺς πειρήσεται αἴκε θέῃσιν.
ἄλλοτε δ' αὖ θρέξασκον ἐπὶ στίχας ἀλλήλοισι.
πολλὸς δ' ἱμερόεντα χορὸν περιίσταθ' ὅμιλος
τερπόμενοι, δοιὼ δὲ κυβιστητῆρε κατ' αὐτοὺς
μολπῆς ἐξάρχοντες, ἐδίνευον κατὰ μέσσους.
ἐν δ' ἐτίθει ποταμοῖο μέγα σθένος ὠκεανοῖο.
ἄντυγα πὰρ πυμάτην σάκεος πύκα ποιητοῖο
αὐτὰρ ἐπειδὴ τεῦξε σάκος μέγα τε στιβαρόν τε,
τεῦξ' ἄρα οἱ θώρηκα φαεινότερον πυρὸς αὐγῆς.
τεῦξε δέ οἱ κυνέην βριαρὴν κροτάφοις ἀραρυῖαν
καλὴν, δαιδαλέην, ἐπὶ δὲ χρύσεον λόφον ἧκε.
τεῦξε δέ οἱ κνημῖδας ἑανοῦ κασσιτέροιο.
αὐτὰρ ἐπεὶ πάνθ' ὅπλα κάμε κλυτὸς ἀμφιγυήεις
μητρὸς ἀχιλλῆος θῆκε προπάροιθεν ἀείρας.
ἣ δ' ἴρηξ ὣς ἆλτο κατ' οὐλύμπου νιφόεντος.
τεύχεα μαρμαίροντα παρ' ἡφαίστοιο φέρουσα.

ἑστήκει δὲ κάμαξι διαμπερὲς ἀργυρέῃσιν.
ἀμφὶ δὲ κυανέην κάπετον, περὶ δ' ἕρκος ἔλασσε
κασσιτέρου, μία δ' οἴη ἀταρπιτὸς ἦεν ἐπ' αὐτήν,
τῇ νίσσοντο φορῆες, ὅτε τρυγόῳεν ἀλωήν
παρθενικαὶ δὲ καὶ ἠΐθεοι ἀταλὰ φρονέοντες,
πλεκτοῖς ἐν ταλάροισι φέρον μελιηδέα καρπόν.
τοῖσιν δ' ἐν μέσσοισι, πάϊς φόρμιγγι λιγείῃ
ἱμερόεν κιθάριζε λίνον δ' ὑπὸ καλὸν ἄειδε
λεπταλέῃ φωνῇ, τοὶ δὲ ῥήσσοντες ὁμαρτῇ,
μολπῇ τ' ἰυγμῷ τε ποσὶ σκαίροντες ἕποντο.
ἐν δ' ἀγέλην ποίησε βοῶν ὀρθοκραιράων
αἱ δὲ βόες χρυσοῖο τετεύχατο κασσιτέρου τε.
μυκηθμῷ δ' ἀπὸ κόπρου ἐπεσσεύοντο νομόνδε.
πὰρ ποταμὸν κελάδοντα, περὶ ῥοδανὸν δονακῆα.
χρύσειοι δὲ νομῆες ἅμ' ἐστιχόωντο βόεσσι
τέσσαρες, ἐννέα δέ σφι κύνες πόδας ἀργοὶ ἕποντο
σμερδαλέω δὲ λέοντε δύ' ἐν πρώτῃσι βόεσσι,
ταῦρον ἐρύγμηλον ἐχέτην, ὁ δὲ μακρὰ μεμυκὼς
ἕλκετο, τὸν δὲ κύνες μετεκίαθον ἠδ' αἰζηοί,
τὼ μὲν ἀναῤῥήξαντε βοὸς μεγάλοιο βοείην
ἔγκατα καὶ μέλαν αἷμα λαφύσσετον, οἱ δὲ νομῆες
αὔτως ἐνδίεσαν ταχέας κύνας ὀτρύνοντες.
οἱ δ' ἤτοι δακέειν μὲν ἀπετρωπῶντο λεόντων,
ἱστάμενοι δὲ μάλ' ἐγγὺς ὑλάκτεον, ἔκ τ' ἀλέοντο.
ἐν δὲ νομὸν ποίησε περικλυτὸς ἀμφιγυήεις
ἐν καλῇ βήσσῃ μέγαν οἰῶν ἀργεννάων.
σταθμούς τε κλισίας τε κατηρεφέας ἰδὲ σηκούς.
ἐν δὲ χορὸν ποίκιλλε περικλυτὸς ἀμφιγυήεις.
τῷ ἴκελον, οἷόν ποτ' ἐνὶ κνωσσῷ εὐρείῃ,
Δαίδαλος ἤσκησεν καλλιπλοκάμῳ ἀριάδνῃ.

στησάμενοι δ' ἐμάχοντο μάχην ποταμοῖο παρ' ὄχθας,
βάλλον δ' ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν.
ἐν δ' ἔρις ἐν δὲ κυδοιμὸς ὁμίλεον, ἐν δ' ὀλοὴ κήρ,
ἄλλον ζωὸν ἔχουσα νεούτατον, ἄλλον ἄουτον.
ἄλλον τεθνειῶτα κατὰ μόθον ἕλκε ποδοῖιν,
εἷμα δ' ἔχ' ἀμφ' ὤμοισι δαφοινεὸν αἵματι φωτῶν.
ὡμίλευν δ' ὥς τε ζωοὶ βροτοὶ ἠδ' ἐμάχοντο,
νεκρούς τ' ἀλλήλων ἔρυον κατατεθνειῶτας.
ἐν δ' ἐτίθει νειὸν μαλακὴν πίειραν ἄρουραν,
εὐρεῖαν τρίπολον, πολλοὶ δ' ἀροτῆρες ἐν αὐτῇ.
ζεύγεα δινεύοντες ἐλάστρεον ἔνθα καὶ ἔνθα.
οἱ δ' ὁπότε στρέψαντες ἱκοίατο τέλσον ἀρούρης,
τοῖσι δ' ἔπειτ' ἐν χερσὶ δέπας μελιηδέος οἴνου
δόσκεν ἀνὴρ ἐπιών, οἱ δὲ στρέψασκον ἀν' ὄγμους·
ἱέμενοι νειοῖο βαθείης τέλσον ἱκέσθαι,
ἡ δὲ μελαίνετ' ὄπισθεν, ἀρηρομένῃ δὲ ἐῴκει
χρυσείη περ ἐοῦσα, τὸ δὴ περὶ θαῦμ' ἐτέτυκτο.
ἐν δ' ἐτίθει τέμενος βασιλήιον, ἔνθα δ' ἔριθοι
ἤμων ὀξείας δρεπάνας ἐν χερσὶν ἔχοντες,
δράγματα δ' ἄλλα μετ' ὄγμον ἐπήτριμα πίπτον ἔραζε,
ἄλλα δ' ἀμαλλοδετῆρες ἐν ἐλλεδανοῖσι δέοντο.
τρεῖς δ' ἀμαλλοδετῆρες ἐφέστασαν. αὐτὰρ ὄπισθε
παῖδες δραγμεύοντες, ἐν ἀγκαλίδεσσι φέροντες.
ἀσπερχὲς πάρεχον. βασιλεὺς δ' ἐν τοῖσι σιωπῇ
σκῆπτρον ἔχων ἑστήκει ἐπ' ὄγμον γηθόσυνος κῆρ.
κήρυκες δ' ἀπάνευθεν ὑπὸ δρυῒ δαῖτα πένοντο.
βοῦν δ' ἱερεύσαντες μέγαν ἄμφεπον, αἱ δὲ γυναῖκες
δεῖπνον ἐρίθοισι, λεῦκ' ἄλφιτα πολλὰ πάλυνον.
ἐν δ' ἐτίθει σταφυλῇσι μέγα βρίθουσαν ἀλωήν,
καλήν, χρυσείην, μέλανες δ' ἀνὰ βότρυες ἦσαν.

κήρυκες δ᾽ ἄρα λαὸν ἐρήτυον, οἱ δὲ γέροντες
εἵατ᾽ ἐπὶ ξεστοῖσι λίθοις ἱερῷ ἐνὶ κύκλῳ·
σκῆπτρα δὲ κηρύκων ἐν χέρσ᾽ ἔχον ἠεροφώνων,
τοῖσιν ἔπειτ᾽ ἤϊσσον, ἀμοιβηδὶς δὲ δίκαζον.
κεῖτο δ᾽ ἄρ᾽ ἐν μέσοισι δύο χρυσοῖο τάλαντα.
τῷ δόμεν ὃς μετὰ τοῖσι δίκην ἰθύντατα εἴπῃ.
τὴν δ᾽ ἑτέρην πόλιν ἀμφὶ δύω στρατοὶ ἥατο λαῶν,
τεύχεσι λαμπόμενοι, δίχα δέ σφισιν ἥνδανε βουλή,
ἠὲ διαπραθέειν ἢ ἄνδιχα πάντα δάσασθαι
κτῆσιν ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἐέργει.
οἱ δ᾽ οὔπω πείθοντο, λόχῳ δ᾽ ὑπεθωρήσσοντο.
τεῖχος μέν ῥ᾽ ἄλοχοί τε φίλαι καὶ νήπια τέκνα
ῥύατ᾽ ἐφεσταότες, μετὰ δ᾽ ἀνέρες οὓς ἔχε γῆρας.
οἱ δ᾽ ἴσαν, ἦρχε δ᾽ ἄρα σφιν ἄρης καὶ παλλὰς ἀθήνη,
ἄμφω χρυσείω, χρύσεια δὲ εἵματα ἕσθην,
καλὼ καὶ μεγάλω σὺν τεύχεσιν, ὥς τε θεώπερ
ἀμφὶς ἀειζήλω, λαοὶ δ᾽ ὑπολίζονες ἦσαν.
οἱ δ᾽ ὅτε δή ῥ᾽ ἵκανον ὅθι σφίσιν εἶκε λοχῆσαι
ἐν ποταμῷ ὅθι τ᾽ ἀρδμὸς ἔην πάντεσσι βροτοῖσι.
ἔνθ᾽ ἄρα τοί γ᾽ ἵζοντ᾽ εἰλυμένοι αἴθοπι χαλκῷ
τοῖσι δ᾽ ἔπειτ᾽ ἀπάνευθε δύο σκοποὶ ἥατο λαῶν
δέγμενοι ὁππότε μῆλα ἰδοίατο καὶ ἕλικας βοῦς.
οἱ δὲ τάχα προγένοντο, δύω δ᾽ ἅμ᾽ ἕποντο νομῆες,
τερπόμενοι σύριγξι, δόλον δ᾽ οὔτι προνόησαν.
οἱ μὲν τὰ προϊδόντες ἐπέδραμον, ὦκα δ᾽ ἔπειτα
τάμνοντ᾽ ἀμφὶ βοῶν ἀγέλας καὶ πώεα καλὰ
ἀργεννῶν οἰῶν, κτεῖνον δ᾽ ἐπὶ μηλοβοτῆρας.
οἱ δ᾽ ὡς οὖν ἐπύθοντο πολὺν κέλαδον παρὰ βουσὶν
εἰράων προπάροιθε καθήμενοι, αὐτίκ᾽ ἐφ᾽ ἵππων
βάντες ἀερσιπόδων μετεκίαθον, αἶψα δ᾽ ἵκοντο,

ὅππως Ἥφαιστός γ' ἐθέλοι καὶ ἔργον ἄνοιτο.
χαλκὸν δ' ἐν πυρὶ βάλλεν ἀτειρέα κασσίτερόν τε,
καὶ χρυσὸν τιμῆντα καὶ ἄργυρον, αὐτὰρ ἔπειτα
θῆκεν ἐν ἀκμοθέτῳ μέγαν ἄκμονα, γέντο δὲ χειρὶ
ῥαιστῆρα κρατερὸν, ἑτέρηφι δὲ γέντο πυράγρην.
ποίει δὲ πρώτιστα σάκος μέγα τε στιβαρόν τε,
πάντοσε δαιδάλλων, περὶ δ' ἄντυγα βάλλε φαεινὴν
τρίπλακα μαρμαρέην, ἐκ δ' ἀργύρεον τελαμῶνα.
πέντε δ' ἄρ' αὐτοῦ ἔσαν σάκεος πτύχες, αὐτὰρ ἐν αὐτῷ
ποίει δαίδαλα πολλὰ ἰδυίῃσι πραπίδεσσιν.
ἐν μὲν γαῖαν ἔτευξ', ἐν δ' οὐρανὸν, ἐν δὲ θάλασσαν.
ἠέλιόν τ' ἀκάμαντα, σελήνην τε πλήθουσαν.
ἐν δὲ τὰ τείρεα πάντα τά τ' οὐρανὸς ἐστεφάνωται.
πληϊάδας θ' ὑάδας τε, τό τε σθένος ὠρίωνος.
ἄρκτον θ', ἣν καὶ ἄμαξαν ἐπίκλησιν καλέουσιν.
ἥ τ' αὐτοῦ στρέφεται, καί τ' ὠρίωνα δοκεύει.
οἴη δ' ἄμμορός ἐστι λοετρῶν ὠκεανοῖο.
ἐν δὲ δύω ποίησε πόλεις μερόπων ἀνθρώπων
καλάς, ἐν τῇ μέν ῥα γάμοι τ' ἔσαν εἰλαπίναι τε.
νύμφας δ' ἐκ θαλάμων δαΐδων ὑπολαμπομενάων
ἠγίνεον ἀνὰ ἄστυ, πολὺς δ' ὑμέναιος ὀρώρει.
κοῦροι δ' ὀρχηστῆρες ἐδίνεον, ἐν δ' ἄρα τοῖσιν,
αὐλοὶ φόρμιγγές τε βοὴν ἔχον, αἱ δὲ γυναῖκες
ἱστάμεναι θαύμαζον ἐπὶ προθύροισιν ἑκάστη.
λαοὶ δ' εἰν ἀγορῇ ἔσαν ἀθρόοι, ἔνθα δὲ νεῖκος
ὠρώρει, δύω δ' ἄνδρες ἐνείκεον εἵνεκα ποινῆς
ἀνδρὸς ἀποφθιμένου, ὁ μὲν εὔχετο πάντ' ἀποδοῦναι
δήμῳ πιφαύσκων, ὁ δ' ἀναίνετο μηδὲν ἑλέσθαι.
ἄμφω δ' ἱέσθην ἐπὶ ἴστορι πεῖραρ ἑλέσθαι.
λαοὶ δ' ἀμφοτέροισιν ἐπήπυον ἀμφὶς ἀρωγοί.

κήρυκες

ἄχνυται, οὐδέ τι οἱ δύναμαι χραισμῆσαι ἰοῦσα.
κούρην, ἣν ἄρα οἱ γέρας ἔξελον υἷες ἀχαιῶν.
τὴν ἂψ ἐκ χειρῶν ἕλετο κρείων ἀγαμέμνων,
ἤτοι ὁ, τῆς ἀχέων φρένας ἔφθιεν, αὐτὰρ ἀχαιοὺς
τρῶες ἐπὶ πρύμνῃσιν ἐείλεον, οὐδὲ θύραζε
εἴων ἐξιέναι, τὸν δ᾽ ἐλίσσοντο γέροντες
ἀργείων, καὶ πολλὰ περικλυτὰ δῶρ᾽ ὀνόμαζον,
ἔνθ᾽ αὐτὸς μὲν ἔπειτ᾽ ἠνήνατο λοιγὸν ἀμῦναι,
αὐτὰρ ὁ πάτροκλον περὶ μὲν τὰ ἃ τεύχεα ἕσσεν,
πέμπε δέ μιν πόλεμόνδε, πολὺν δ᾽ ἅμα λαὸν ὄπασσε.
πᾶν δ᾽ ἦμαρ μάρνοντο περὶ σκαιῇσι πύλῃσι,
καὶ νύ κεν αὐτῆμαρ πόλιν ἔπραθον, εἰ μὴ ἀπόλλων
πολλὰ κακὰ ῥέξαντα μενοιτίου ἄλκιμον υἱὸν,
ἔκταν᾽ ἐνὶ προμάχοισι καὶ ἕκτορι κῦδος ἔδωκε.
τοὔνεκα νῦν τὰ σὰ γούναθ᾽ ἱκάνομαι αἴ κ᾽ ἐθέλῃσθα
υἷι ἐμῷ ὠκυμόρῳ δόμεν ἀσπίδα καὶ τρυφάλειαν.
καὶ καλὰς κνημῖδας ἐπισφυρίοις ἀραρυίας.
καὶ θώρηχ᾽, ὃ γὰρ ἦν οἱ ἀπώλεσε πιστὸς ἑταῖρος,
τρωσὶ δαμείς, ὁ δὲ κεῖται ἐπὶ χθονὶ θυμὸν ἀχεύων.
Τὴν δ᾽ ἠμείβετ᾽ ἔπειτα περικλυτὸς ἀμφιγυήεις.
θάρσει, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.
αἲ γάρ μιν θανάτοιο δυσηχέος ὧδε δυναίμην
νόσφιν ἀποκρύψαι, ὅτε μιν μόρος αἰνὸς ἱκάνοι.
ὥς οἱ τεύχεα καλὰ παρέσσεται οἷά τις αὖτε
ἀνθρώπων πολέων θαυμάσσεται, ὅς κεν ἴδηται.
Ὣς εἰπὼν τὴν μὲν λίπεν αὐτοῦ, βῆ δ᾽ ἐπὶ φύσας.
τὰς δ᾽ ἐς πῦρ ἔτρεψε, κέλευσέ τε ἐργάζεσθαι,
φῦσαι δ᾽ ἐν χοάνοισιν ἐείκοσι πᾶσαι ἐφύσων,
παντοίην εὔπρηστον ἀϋτμὴν ἐξανιεῖσαι,
ἄλλοτε μὲν σπεύδοντι παρέμμεναι, ἄλλοτε δ᾽ αὖτε

λάρνακ' ἐς ἀργυρέην συλλέξατο· τοῖς ἐπονεῖτο·
σπόγγῳ δ' ἀμφὶ πρόσωπα, καὶ ἄμφω χεῖρ' ἀπομόργνυ·
αὐχένα τε στιβαρὸν, καὶ στήθεα λαχνήεντα·
δῦ δὲ χιτῶν', ἕλε δὲ σκῆπτρον παχύ· βῆ δὲ θύραζε
χωλεύων, ὑπὸ δ' ἀμφίπολοι ῥώοντο ἄνακτι
χρύσειαι, ζωῇσι νεήνισιν εἰοικυῖαι.
τῆς ἐν μὲν νόος ἐστὶ μετὰ φρεσὶν, ἐν δὲ καὶ αὐδὴ·
καὶ σθένος, ἀθανάτων δὲ θεῶν ἄπο ἔργα ἴσασιν,
αἱ μὲν ὕπαιθα ἄνακτος ἐποίπνυον, αὐτὰρ ὃ ἔρρων
πλησίον ἔνθα θέτις περ ἐπὶ θρόνου ἷζε φαεινοῦ,
ἔν τ' ἄρα οἱ φῦ χειρὶ ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε·
Τίπτε θέτι τανύπεπλε ἱκάνεις ἡμέτερον δῶ,
αἰδοίη τε φίλη τε; πάρος γε μὲν οὔτι θαμίζεις,
αὖδα ὅ τι φρονέεις, τελέσαι δέ με θυμὸς ἄνωγεν
εἰ δύναμαι τελέσαι γε, καὶ εἰ τετελεσμένον ἐστίν·
Τὸν δ' ἠμείβετ' ἔπειτα θέτις κατὰ δάκρυ χέουσα,
ἥφαιστ' ἦ ἄρα δή τις ὅσαι θεαὶ εἰσ' ἐν ὀλύμπῳ·
τοσσάδ' ἐνὶ φρεσὶν ᾗσιν ἀνέσχετο κήδεα λυγρὰ,
ὅσσ' ἐμοὶ ἐκ πασέων, κρονίδης ζεὺς ἄλγε' ἔδωκεν·
ἐκ μέν μ' ἀλλάων ἁλιάων ἀνδρὶ δάμασσεν,
αἰακίδῃ πηλῆϊ, καὶ ἔτλην ἀνέρος εὐνὴν,
πολλὰ μάλ' οὐκ ἐθέλουσα· ὁ μὲν δὴ γήραϊ λυγρῷ,
κεῖται ἐνὶ μεγάροις ἀρημένος, ἄλλα δέ μοι νῦν·
υἱὸν ἐπεί μοι δῶκε γενέσθαι τε· τραφέμεν τε
ἔξοχον ἡρώων· ὁ δ' ἀνέδραμεν ἔρνεϊ ἶσος,
τὸν μὲν ἐγὼ θρέψασα φυτὸν ὡς γουνῷ ἀλωῆς·
νηυσὶν ἐπιπροέηκα κορωνίσιν ἴλιον εἴσω·
τρωσὶ μαχησόμενον, τὸν δ' οὐχ ὑποδέξομαι αὖτις,
οἴκαδε νοστήσαντα, δόμον πηλήϊον εἴσω·
ὄφρα δέ μοι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο
ἄχνυται·

καλὴ, τὴν ὤπυιε περικλυτὸς ἀμφιγυήεις.
ἔν τ' ἄρα οἱ φῦ χειρὶ, ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε.
τίπτε Θέτι τανύπεπλε, ἱκάνεις ἡμέτερον δῶ;
αἰδοίη τε φίλη τε πάρος γε μὲν οὔτι θαμίζεις.
ἀλλ' ἕπεο προτέρω, ἵνα τοι πὰρ ξείνια θείω.
Ὣς ἄρα φωνήσασα, πρόσω ἄγε δῖα θεάων.
τὴν μὲν ἔπειτα καθεῖσεν ἐπὶ θρόνου ἀργυροήλου.
καλοῦ δαιδαλέου, ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν.
κέκλετο δ' Ἥφαιστον κλυτοτέχνην, εἶπέ τε μῦθον.
Ἥφαιστε πρόμολ' ὧδε, Θέτις νύ τι σεῖο χατίζει.
Τὴν δ' ἠμείβετ' ἔπειτα περικλυτὸς ἀμφιγυήεις.
ἦ ῥά νύ μοι δεινή τε καὶ αἰδοίη θεὸς ἔνδον.
ἥ μ' ἐσάωσ' ὅτε μ' ἄλγος ἀφίκετο τῆλε πεσόντα.
μητρὸς ἐμῆς ἰότητι κυνώπιδος, ἥ μ' ἐθέλησε
κρύψαι χωλὸν ἐόντα, τότ' ἂν πάθον ἄλγεα θυμῷ.
εἰ μή μ' Εὐρυνόμη τε Θέτις θ' ὑπεδέξατο κόλπῳ.
Εὐρυνόμη θυγάτηρ ἀψορρόου Ὠκεανοῖο.
τῇσι παρ' εἰνάετες χάλκευον δαίδαλα πολλὰ.
πόρπας τε, γναμπτάς θ' ἕλικας, κάλυκάς τε καὶ ὅρμους.
ἐν σπῆι γλαφυρῷ, περὶ δὲ ῥόος Ὠκεανοῖο,
ἀφρῷ μορμύρων ῥέεν ἄσπετος, οὐδέ τις ἄλλος.
ᾔδεεν οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων.
ἀλλὰ Θέτις τε καὶ Εὐρυνόμη ἴσαν αἵ μ' ἐσάωσαν.
ἣ νῦν ἡμέτερον δόμον ἵκει. τῷ με μάλα χρεὼ,
πάντα Θέτι καλλιπλοκάμῳ ζωάγρια τίνειν.
ἀλλὰ σὺ μὲν νῦν οἱ παράθες ξεινήια καλά.
ὄφρ' ἂν ἐγὼ φύσας ἀποθείομαι, ὅπλα τε πάντα.
ἦ καὶ ἀπ' ἀκμοθέτοιο, πέλωρ αἴητον ἀνέστη
χωλεύων. ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί.
φύσας μὲν ῥ' ἀπάνευθε τίθει πυρὸς, ὅπλα τε πάντα.

ἐς πόδας ἐκ κεφαλῆς καθύπερθε δὲ φάρεϊ λευκῷ·
παννύχιοι μὲν ἔπειτα πόδας ταχὺν ἀμφ' ἀχιλῆα·
μυρμιδόνες πάτροκλον ἀνεστενάχοντο γοῶντες·
ζεὺς δ' ἥρην προσέειπε κασιγνήτην ἄλοχόν τε·
Ἔπρηξας καὶ ἔπειτα βοῶπις πότνια ἥρη·
ἀνστήσασ' ἀχιλῆα πόδας ταχὺν, ἦ ῥά νυ σεῖο
ἐξ αὐτῆς ἐγένοντο κάρη κομόωντες ἀχαιοί·
Τὸν δ' ἠμείβετ' ἔπειτα βοῶπις πότνια ἥρη·
αἰνότατε κρονίδη ποῖον τὸν μῦθον ἔειπες;
καὶ μὲν δή πού τις μέλλει βροτὸς ἀνδρὶ τελέσσαι·
ὅς περ θνητός ἐστι καὶ οὐ τόσα μήδεα οἶδε·
πῶς δὴ ἔγωγ' ἥ φημι θεάων ἔμμεν' ἀρίστη,
ἀμφότερον, γενεῇ τε καὶ οὕνεκα σὴ παράκοιτις
κέκλημαι, σὺ δὲ πᾶσι μετ' ἀθανάτοισιν ἀνάσσεις,
οὐκ ὄφελον τρώεσσι κοτεσσαμένη κακὰ ῥάψαι·
Ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
ἡφαίστοιο δ' ἵκανε δόμον θέτις ἀργυρόπεζα
ἄφθιτον ἀστερόεντα μεταπρεπέ' ἀθανάτοισι
χάλκεον, ὅν ῥ' αὐτὸς ποιήσατο κυλλοποδίων·
τὸν δ' εὗρ' ἱδρώοντα ἑλισσόμενον περὶ φύσας
σπεύδοντα· τρίποδας γὰρ ἐείκοσι πάντας ἔτευχεν·
ἑστάμεναι περὶ τοῖχον ἐϋσταθέος μεγάροιο
χρύσεα δέ σφ' ὑπὸ κύκλα ἑκάστῳ πυθμένι θῆκεν·
ὄφρα οἱ αὐτόματοι θεῖον δύσονται ἀγῶνα·
ἠδ' αὖτις πρὸς δῶμα νεοίατο θαῦμα ἰδέσθαι·
οἱ δ' ἤτοι τόσσον μὲν ἔχον τέλος, οὔατα δ' οὔπω
δαιδάλεα προσέκειτο· τά ῥ' ἤρτυε, κόπτε δὲ δεσμούς·
ὄφρ' ὅ γε ταῦτ' ἐπονεῖτο ἰδυίῃσι πραπίδεσσι·
τόφρα οἱ ἐγγύθεν ἦλθε θεὰ θέτις ἀργυρόπεζα·
τὴν δὲ ἴδε προμολοῦσα χάρις λιπαροκρήδεμνος

ὣς ὁ βαρυστενάχων μετεφώνεε μυρμιδόνεσσιν.
ὢ πόποι, ἦ ῥ' ἅλιον ἔπος ἔμβαλον ἤματι κείνῳ
θαρσύνων ἥρωα μενοίτιον ἐν μεγάροισι,
φῆν δ' οἱ εἰς ὀπόεντα περικλυτὸν υἱὸν ἀπάξειν.
ἴλιον ἐκπέρσαντα, λαχόντα τε ληΐδος αἶσαν.
ἀλλ' οὐ ζεὺς ἄνδρεσσι νοήματα πάντα τελευτᾷ.
ἄμφω γὰρ πέπρωται ὁμοίην γαῖαν ἐρεῦσαι,
αὐτοῦ ἐνὶ τροίῃ, ἐπεὶ οὐδ' ἐμὲ νοστήσαντα
δέξεται ἐν μεγάροισι γέρων ἱππηλάτα πηλεύς.
οὐδὲ θέτις μήτηρ, ἀλλ' αὐτοῦ γαῖα καθέξει.
νῦν δ' ἐπεὶ οὖν πάτροκλε σεῦ ὕστερος εἶμ' ὑπὸ γαῖαν,
οὔ σε πρὶν κτεριῶ πρίν γ' ἕκτορος ἐνθάδ' ἐνεῖκαι,
τεύχεα καὶ κεφαλὴν μεγαθύμου σεῖο φονῆος.
δώδεκα δὲ προπάροιθε πυρῆς, ἀποδειροτομήσω
τρώων ἀγλαὰ τέκνα σέθεν κταμένοιο χολωθείς.
τόφρα δέ μοι παρὰ νηυσὶ κορωνίσι, κείσεαι αὔτως.
ἀμφὶ δέ σε τρῳαὶ καὶ δαρδανίδες βαθύκολποι
κλαύσονται, νύκτας τε καὶ ἤματα δάκρυ χέουσαι,
τὰς αὐτοὶ καμόμεσθα βίηφί τε δουρί τε μακρῷ.
πιείρας πέρθοντε πόλεις μερόπων ἀνθρώπων.
Ὣς εἰπὼν, ἑτάροισιν ἐκέκλετο δῖος ἀχιλλεύς,
ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, ὄφρα τάχιστα
πάτροκλον λούσειαν ἄπο βρότον αἱματόεντα.
οἱ δὲ λοετροχόον τρίποδ' ἵστασαν ἐν πυρὶ κηλέῳ,
ἐν δ' ἄρ' ὕδωρ ἔχεαν, ὑπὸ δὲ ξύλα δαῖον ἑλόντες.
γάστρην γὰρ τρίποδος πῦρ ἄμφεπε, θέρμετο δ' ὕδωρ.
αὐτὰρ ἐπεὶ δὴ ζέσσεν ὕδωρ ἐνὶ ἤνοπι χαλκῷ.
καὶ τότε δὴ λοῦσάν τε καὶ ἤλειψαν λίπ' ἐλαίῳ.
ἐν δ' ὠτειλὰς πλῆσαν ἀλείφατος ἐννεόροιο,
ἐν λεχέεσσι δὲ θέντες ἑανῷ λιτὶ κάλυψαν,

νῦν δ' ὅτε πέρ μοι ἔδωκε κρόνου παῖς ἀγκυλομήτεω,
κῦδος ἀρέσθ' ἐπὶ νηυσὶ, θαλάσσῃ τ' ἔλσαι ἀχαιοὺς,
νήπιε, μηκέτι ταῦτα νοήματα φαῖν' ἐνὶ δήμῳ.
οὐ γάρ τις τρώων ἐπιπείσεται, οὐ γὰρ ἐάσω.
ἀλλ' ἄγεθ' ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες.
νῦν μὲν δόρπον ἕλεσθε κατὰ στρατὸν ἐν τελέεσσι
καὶ φυλακῆς μνήσασθε, καὶ ἐγρήγορθε ἕκαστος.
τρώων δ' ὃς κτεάτεσσιν ὑπερφιάλως ἀνιάζει
συλλέξας λαοῖσι, δότω καταδημοβορῆσαι.
τῶν τινὰ βέλτερόν ἐστιν ἐπαυρέμεν ἤπερ ἀχαιούς.
πρωῒ δ' ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες,
νηυσὶν ἔπι γλαφυρῇσιν ἐγείρομεν ὀξὺν ἄρηα.
εἰ δ' ἐτεὸν παρὰ ναῦφιν ἀνέστη δῖος ἀχιλλεύς,
ἄλγιον αἴ κ' ἐθέλῃσι τῷ ἔσσεται. οὔ μιν ἔγωγε
φεύξομαι ἐκ πολέμοιο δυσηχέος, ἀλλὰ μάλ' ἄντην
στήσομαι, ἤ κε φέρῃσι μέγα κράτος ἤ κε φεροίμην
ξυνὸς ἐνυάλιος καί τε κτανέοντα κατέκτα.
Ὣς ἕκτωρ ἀγόρευσ', ἐπὶ δὲ τρῶες κελάδησαν
νήπιοι, ἐκ γάρ σφεων φρένας εἵλετο παλλὰς ἀθήνη.
ἕκτορι μὲν γὰρ ἐπῄνησαν κακὰ μητιόωντι.
πουλυδάμαντι δ' ἄρ' οὔτις, ὃς ἐσθλὴν φράζετο βουλήν.
δόρπον ἔπειθ' εἵλοντο κατὰ στρατόν. αὐτὰρ ἀχαιοί,
παννύχιοι πάτροκλον ἀνεστενάχοντο γοῶντες,
τοῖσι δὲ πηλείδης ἁδινοῦ ἐξῆρχε γόοιο,
χεῖρας ἐπ' ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου.
πυκνὰ μάλα στενάχων, ὥστε λῖς ἠϋγένειος,
ᾧ ῥά θ' ὑπὸ σκύμνους ἐλαφηβόλος ἁρπάσῃ ἀνὴρ,
ὕλης ἐκ πυκινῆς, ὁ δέ τ' ἄχνυται ὕστερος ἐλθών.
πολλὰ δέ τ' ἄγκε' ἐπῆλθε μετ' ἀνέρος ἴχνι' ἐρευνῶν
εἴ ποθεν ἐξεύροι, μάλα γὰρ δριμὺς χόλος αἱρεῖ.

αὐτὰρ ὁ βῆ παρὰ θῖνα θαλάσσης δῖος ἀχιλλεύς.
σμερδαλέα ἰάχων, ὦρσεν δ' ἥρωας ἀχαιούς
καί ῥ' οἵπερ τὸ πάρος γε νεῶν ἐν ἀγῶνι μένεσκον.
οἵ τε κυβερνῆται καὶ οἳ ἔχον οἰήια νηῶν.
καὶ ταμίαι παρὰ νηυσὶν ἔσαν σίτοιο δοτῆρες.
καὶ μὴν οἳ τότε γ' εἰς ἀγορὴν ἴσαν, οὕνεκ' ἀχιλλεὺς
ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτ' ἀλεγεινῆς.
τὼ δὲ δύω σκάζοντε βάτην ἄρεος θεράποντε.
τυδεΐδης τε μενεπτόλεμος, καὶ δῖος ὀδυσσεύς,
ἔγχει ἐρειδομένω, ἔτι γὰρ ἔχον ἕλκεα λυγρά,
κὰδ δὲ μετὰ πρώτῃ ἀγορῇ ἵζοντο κιόντες.
αὐτὰρ ὁ δεύτατος ἦλθεν ἄναξ ἀνδρῶν ἀγαμέμνων.
ἕλκος ἔχων, καὶ γὰρ τὸν ἐνὶ κρατερῇ ὑσμίνῃ.
οὗτα κόων ἀντηνορίδης χαλκήρεϊ δουρί,
αὐτὰρ ἐπεὶ δὴ πάντες ἀολλίσθησαν ἀχαιοί,
τοῖσι δ' ἀνιστάμενος μετέφη πόδας ὠκὺς ἀχιλλεύς.
ἀτρεΐδη, ἦ ἄρ τι τόδ' ἀμφοτέροισιν ἄρειον,
ἔπλετο σοὶ καὶ ἐμοί, ὅτε νῶΐπερ ἀχνυμένω κῆρ.
θυμοβόρῳ ἔριδι μενεήναμεν εἵνεκα κούρης,
τὴν ὄφελ' ἐν νήεσσι κατακτάμεν ἄρτεμις ἰῷ.
ἤματι τῷ, ὅτ' ἐγὼν ἑλόμην λυρνησσὸν ὀλέσσας.
τῷ κ' οὐ τόσσοι ἀχαιοὶ ὀδὰξ ἕλον ἄσπετον οὖδας
δυσμενέων ὑπὸ χερσὶν ἐμεῦ ἀπομηνίσαντος,
ἕκτορι μὲν καὶ τρωσὶ τὸ κέρδιον, αὐτὰρ ἀχαιοὺς
δηρὸν ἐμῆς καὶ σῆς ἔριδος μνήσεσθαι ὀΐω.
ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν ἀχνύμενοί περ.
θυμὸν ἐνὶ στήθεσσι φίλον δαμάσαντες ἀνάγκῃ,
νῦν δ' ἤτοι μὲν ἐγὼ παύω χόλον, οὐδέ τί με χρὴ
ἀσκελέως αἰεὶ μενεαινέμεν, ἀλλ' ἄγε θᾶσσον,
ὄτρυνον πόλεμον δὲ κάρη κομόωντας ἀχαιούς,

τύνη δ' ἡφαίστοιο πάρα κλυτὰ τεύχεα δέξο
καλὰ μάλ', οἷ' οὔπω τις ἀνὴρ ὤμοισι φόρησεν.
Ὣς ἄρα φωνήσασα θεὰ, κατὰ τεύχε' ἔθηκε
πρόσθεν ἀχιλλῆος, τὰ δ' ἀνέβραχε δαίδαλα πάντα.
μυρμιδόνας δ' ἄρα πάντας εἷλε τρόμος, οὐδέ τις ἔτλη
ἄντην ἐσιδέειν, ἀλλ' ἔτρεσαν, αὐτὰρ ἀχιλλεὺς
ὡς εἶδ', ὥς μιν μᾶλλον ἔδυ χόλος. ἐν δέ οἱ ὄσσε,
δεινὸν ὑπὸ βλεφάρων ὡσεὶ σέλας ἐξεφάανθεν.
τέρπετο δ' ἐν χείρεσσιν ἔχων θεοῦ ἀγλαὰ δῶρα.
αὐτὰρ ἐπεὶ φρεσὶν ᾗσι τετάρπετο δαίδαλα λεύσσων,
αὐτίκα μητέρα ἣν ἔπεα πτερόεντα προσηύδα.
Μῆτερ ἐμὴ, τὰ μὲν ὅπλα θεὸς πόρεν οἷ' ἐπιεικὲς,
ἔργ' ἔμεν ἀθανάτων, μὴ δὲ βροτὸν ἄνδρα τελέσσαι.
νῦν δ' ἤτοι μὲν ἐγὼ θωρήξομαι, ἀλλὰ μάλ' αἰνῶς
δείδω μή μοι τόφρα μενοιτίου ἄλκιμον υἱόν.
μυῖαι καδδῦσαι κατὰ χαλκοτύπους ὠτειλὰς.
εὐλὰς ἐγγείνωνται ἀεικίσσωσι δὲ νεκρόν.
ἐκ δ' αἰὼν πέφαται, κατὰ δὲ χρόα πάντα σαπείη.
Τὸν δ' ἠμείβετ' ἔπειτα θεὰ θέτις ἀργυρόπεζα.
τέκνον, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.
τῷ μὲν ἐγὼ πειρήσομαι ἀλαλκεῖν ἄγρια φῦλα,
μυίας αἵ ῥά τε φῶτας ἀρηϊφάτους κατέδουσι.
ἤν περ γὰρ κεῖταί γε τελεσφόρον εἰς ἐνιαυτὸν,
αἰεὶ τῷ γ' ἔσαι χρὼς ἔμπεδος, ἢ καὶ ἀρείων,
ἀλλὰ σύ γ' εἰς ἀγορὴν καλέσας ἥρωας ἀχαιοὺς
μῆνιν ἀποειπὼν ἀγαμέμνονι ποιμένι λαῶν.
αἶψα μάλ' ἐς πόλεμον θωρήσσεο, δύσεο δ' ἀλκήν.
Ὣς ἄρα φωνήσασα, μένος πολυθαρσὲς ἐνῆκε,
πατρόκλῳ δ' αὖτ' ἀμβροσίην καὶ νέκταρ ἐρυθρὸν
στάξε κατὰ ῥινῶν, ἵνα οἱ χρὼς ἔμπεδος εἴη,

# ΥΠΟΘΕΣΙΣ ΤΗΣ .Τ. ΟΜΗ-ΡΟΥ ῬΑΨΩΔΙΑΣ.

θ Ετιδος κομισάσης ἀχιλλεῖ τὰ ὅπλα παρὰ ἡφαί-
στου, συναγαγὼν εἰς ἐκκλησίαν τοὺς ἕλληνας ὁ
ἥρως ἀπόῤῥησιν ποιεῖται τῆς μήνιδος, καὶ λαμ-
βάνει τὰ δῶρα ἅπερ αὐτῷ ἀγαμέμνων ὑπέσχετο. τρο-
φὴν δὲ ἀναλαμβανόντων ἐκείνων, αὐτὸς ἄσιτος παραμείνας
ὁπλίζεται, καὶ στρατείαν ἐξάγει ἐπὶ τὸν πόλεμον, ὁ δὲ
ἵππος τῶν ἵππων αὐτοῦ ξάνθος, τὴν ἐσομένην αὐτῷ ἀναί-
ρεσιν μαντεύεται, ᾧ καὶ ἐπιπλήττει.

# ΙΛΙΑΔΟΣ. .Τ. ΟΜΗΡΟΥ ῬΑΨΩΔΙΑΣ.

Τοῦ δ' ἀπέληγε χόλοιο, καὶ ἔκθορε δῖος ἀχιλλεύς.

Ως μὲν κροκόπεπλος ἀπ' ὠκεα-
νοῖο ῥοάων
ἠ ὤρνυθ', ἵν' ἀθανάτοισι φόως φέ-
ροι, ἠδὲ βροτοῖσιν.
ἡ δ' ἐς νῆας ἵκανε θεοῦ πάρα, δῶ-
ρα φέρουσα.
εὗρε δὲ πατρόκλῳ περικείμενον ὃν φίλον υἱὸν,
κλαίοντα λιγέως, πολέες δ' ἀμφ' αὐτὸν ἑταῖροι
μύρονθ', ἡ δ' ἐν τοῖσι παρίστατο δῖα θεάων,
ἐν τ' ἄρα οἱ φῦ χειρὶ, ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε,
Τέκνον ἐμόν, τοῦτον μὲν ἐάσομεν ἀχνύμενοί περ
κεῖσθαι, ἐπειδὴ πρῶτα θεῶν ἰότητι δαμάσθη.

ἔνθα μὲν ἠΐθεοι καὶ παρθένοι ἀλφεσίβοιαι.
ὀρχεῦντ' ἀλλήλων ἐπὶ καρπῷ χεῖρας ἔχοντες.
τῶν δ' αἱ μὲν λεπτὰς ὀθόνας ἔχον, οἱ δὲ χιτῶνας
εἵατ' εὐνήτους ἦκα στίλβοντας ἐλαίῳ.
καί ῥ' αἱ μὲν καλὰς στεφάνας ἔχον, οἱ δὲ μαχαίρας
εἶχον χρυσείας ἐξ ἀργυρέων τελαμώνων.
οἱ δ' ὅτε μὲν θρέξασκον ἐπισταμένοισι πόδεσσι
ῥεῖα μάλ', ὡς ὅτε τις τροχὸν ἄρμενον ἐν παλάμῃσιν
ἑζόμενος κεραμεὺς πειρήσεται αἴ κε θέῃσιν.
ἄλλοτε δ' αὖ θρέξασκον ἐπὶ στίχας ἀλλήλοισι.
πολλὸς δ' ἱμερόεντα χορὸν περιΐσταθ' ὅμιλος
τερπόμενοι, δοιὼ δὲ κυβιστητῆρε κατ' αὐτοὺς
μολπῆς ἐξάρχοντες, ἐδίνευον κατὰ μέσσους.
ἐν δ' ἐτίθει ποταμοῖο μέγα σθένος ὠκεανοῖο.
ἄντυγα πὰρ πυμάτην σάκεος πύκα ποιητοῖο
αὐτὰρ ἐπεὶ δὴ τεῦξε σάκος μέγα τε στιβαρόν τε,
τεῦξ' ἄρα οἱ θώρηκα φαεινότερον πυρὸς αὐγῆς.
τεῦξε δέ οἱ κόρυθα βριαρὴν κροτάφοις ἀραρυῖαν
καλήν, δαιδαλέην, ἐπὶ δὲ χρύσεον λόφον ἧκε.
τεῦξε δέ οἱ κνημῖδας ἑανοῦ κασσιτέροιο.
αὐτὰρ ἐπεὶ πάνθ' ὅπλα κάμε κλυτὸς ἀμφιγυήεις.
μητρὸς ἀχιλλῆος θῆκε προπάροιθεν ἀείρας.
ἡ δ' ἴρηξ ὣς ἆλτο κατ' οὐλύμπου νιφόεντος.
τεύχεα μαρμαίροντα παρ' ἡφαίστοιο φέρουσα.

ἑστήκει δὲ κάμαξι διαμπερὲς ἀργυρέῃσιν.
ἀμφὶ δὲ κυανέην κάπετον, περὶ δ' ἕρκος ἔλασσε
κασσιτέρου, μία δ' οἴη ἀταρπιτὸς ἦεν ἐπ' αὐτήν.
τῇ νίσσοντο φορῆες, ὅτε τρυγόῳεν ἀλωήν
παρθενικαὶ δὲ καὶ ἠΐθεοι ἀταλὰ φρονέοντες,
πλεκτοῖς ἐν ταλάροισι φέρον μελιηδέα καρπόν.
τοῖσιν δ' ἐν μέσσοισι, πάϊς φόρμιγγι λιγείῃ
ἱμερόεν κιθάριζε λίνον δ' ὑπὸ καλὸν ἄειδε
λεπταλέῃ φωνῇ, τοὶ δὲ ῥήσσοντες ὁμαρτῇ,
μολπῇ τ' ἰυγμῷ τε ποσὶ σκαίροντες ἕποντο.
ἐν δ' ἀγέλην ποίησε βοῶν ὀρθοκραιράων
αἱ δὲ βόες χρυσοῖο τετεύχατο κασσιτέρου τε.
μυκηθμῷ δ' ἀπὸ κόπρου ἐπεσσεύοντο νομόνδε.
πὰρ ποταμὸν κελάδοντα, περὶ ῥοδανὸν δονακῆα.
χρύσειοι δὲ νομῆες ἅμ' ἐστιχόωντο βόεσσι
τέσσαρες, ἐννέα δέ σφι κύνες πόδας ἀργοὶ ἕποντο
σμερδαλέω δὲ λέοντε δύ' ἐν πρώτῃσι βόεσσι,
ταῦρον ἐρύγμηλον ἐχέτην, ὁ δὲ μακρὰ μεμυκὼς
ἕλκετο, τὸν δὲ κύνες μετεκίαθον ἠδ' αἰζηοί,
τὼ μὲν ἀναρρήξαντε βοὸς μεγάλοιο βοείην
ἔγκατα καὶ μέλαν αἷμα λαφύσσετον, οἱ δὲ νομῆες
αὔτως ἐνδίεσαν ταχέας κύνας ὀτρύνοντες.
οἱ δ' ἤτοι δακέειν μὲν ἀπετρωπῶντο λεόντων,
ἱστάμενοι δὲ μάλ' ἐγγὺς ὑλάκτεον, ἔκ τ' ἀλέοντο.
ἐν δὲ νομὸν ποίησε περικλυτὸς ἀμφιγυήεις
ἐν καλῇ βήσσῃ μέγαν οἰῶν ἀργεννάων.
σταθμούς τε κλισίας τε κατηρεφέας ἰδὲ σηκούς,
ἐν δὲ χορὸν ποίκιλλε περικλυτὸς ἀμφιγυήεις.
τῷ ἴκελον, οἷόν ποτ' ἐνὶ Κνωσῷ εὐρείῃ,
Δαίδαλος ἤσκησεν καλλιπλοκάμῳ Ἀριάδνῃ.

στησάμενοι δ' ἐμάχοντο μάχην ποταμοῖο παρ' ὄχθας
βάλλον δ' ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν,
ἐν δ' ἔρις ἐν δὲ κυδοιμὸς ὁμίλεον, ἐν δ' ὀλοὴ κήρ.
ἄλλον ζωὸν ἔχουσα νεούτατον, ἄλλον ἄουτον.
ἄλλον τεθνειῶτα κατὰ μόθον ἕλκε ποδοῖιν,
εἷμα δ' ἔχ' ἀμφ' ὤμοισι δαφοινεὸν αἵματι φωτῶν.
ὡμίλευν δ' ὥς τε ζωοὶ βροτοὶ ἠδ' ἐμάχοντο.
νεκρούς τ' ἀλλήλων ἔρυον κατατεθνειῶτας.
ἐν δ' ἐτίθει νειὸν μαλακὴν πίειραν ἄρουραν,
εὐρεῖαν τρίπολον, πολλοὶ δ' ἀροτῆρες ἐν αὐτῇ.
ζεύγεα δινεύοντες ἐλάστρεον ἔνθα καὶ ἔνθα.
οἱ δ' ὁπότε στρέψαντες ἱκοίατο τέλσον ἀρούρης.
τοῖσι δ' ἔπειτ' ἐν χερσὶ δέπας μελιηδέος οἴνου
δόσκεν ἀνὴρ ἐπιών, οἱ δὲ στρέψασκον ἀν' ὄγμους.
ἱέμενοι νειοῖο βαθείης τέλσον ἱκέσθαι,
ἡ δὲ μελαίνετ' ὄπισθεν, ἀρηρομένῃ δὲ ἐῴκει
χρυσείη περ ἐοῦσα, τὸ δὴ περὶ θαῦμ' ἐτέτυκτο.
ἐν δ' ἐτίθει τέμενος βασιλήϊον, ἔνθα δ' ἔριθοι
ἤμων ὀξείας δρεπάνας ἐν χερσὶν ἔχοντες,
δράγματα δ' ἄλλα μετ' ὄγμον, ἐπήτριμα πῖπτον ἔραζε
ἄλλα δ' ἀμαλλοδετῆρες, ἐν ἐλλεδανοῖσι δέοντο.
τρεῖς δ' ἀμαλλοδετῆρες ἐφέστασαν, αὐτὰρ ὄπισθε
παῖδες δραγμεύοντες, ἐν ἀγκαλίδεσσι φέροντες.
ἀσπερχὲς πάρεχον. βασιλεὺς δ' ἐν τοῖσι σιωπῇ
σκῆπτρον ἔχων ἑστήκει ἐπ' ὄγμον γηθόσυνος κῆρ.
κήρυκες δ' ἀπάνευθεν ὑπὸ δρυῒ δαῖτα πένοντο.
βοῦν δ' ἱερεύσαντες μέγαν ἄμφεπον, αἱ δὲ γυναῖκες
δεῖπνον ἐρίθοισι, λεύκ' ἄλφιτα πολλὰ πάλυνον,
ἐν δ' ἐτίθει σταφυλῇσι μέγα βρίθουσαν ἀλωήν,
καλήν, χρυσείην, μέλανες δ' ἀνὰ βότρυες ἦσαν.

κήρυκες δ' ἄρα λαὸν ἐρήτυον, οἱ δὲ γέροντες
εἵατ' ἐπὶ ξεστοῖσι λίθοις ἱερῷ ἐνὶ κύκλῳ·
σκῆπτρα δὲ κηρύκων ἐν χέρσ' ἔχον ἠεροφώνων,
τοῖσιν ἔπειτ' ἤϊσσον ἀμοιβηδὶς δ' ἐδίκαζον·
κεῖτο δ' ἄρ' ἐν μέσοισι δύο χρυσοῖο τάλαντα,
τῷ δόμεν ὃς μετὰ τοῖσι δίκην ἰθύντατα εἴπῃ.
τὴν δ' ἑτέρην πόλιν ἀμφὶ δύω στρατοὶ εἵατο λαῶν,
τεύχεσι λαμπόμενοι, δίχα δέ σφισιν ἥνδανε βουλή,
ἠὲ διαπραθέειν ἢ ἄνδιχα πάντα δάσασθαι
κτῆσιν ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἐέργει.
οἱ δ' οὔπω πείθοντο, λόχῳ δ' ὑπεθωρήσσοντο.
τεῖχος μὲν ῥ' ἄλοχοί τε φίλαι καὶ νήπια τέκνα
ῥύατ' ἐφεσταότες, μετὰ δ' ἀνέρες οὓς ἔχε γῆρας·
οἱ δ' ἴσαν, ἦρχε δ' ἄρα σφιν ἄρης καὶ παλλὰς ἀθήνη,
ἄμφω χρυσείω, χρύσεα δὲ εἵματα ἕσθην,
καλὼ καὶ μεγάλω σὺν τεύχεσιν, ὥς τε θεώπερ
ἀμφὶς ἀριζήλω, λαοὶ δ' ὑπολίζονες ἦσαν.
οἱ δ' ὅτε δή ῥ' ἵκανον ὅθι σφίσιν εἶκε λοχῆσαι
ἐν ποταμῷ ὅθι τ' ἀρδμὸς ἔην πάντεσσι βροτοῖσι·
ἔνθ' ἄρα τοί γ' ἵζοντ' εἰλυμένοι αἴθοπι χαλκῷ.
τοῖσι δ' ἔπειτ' ἀπάνευθε δύο σκοποὶ εἵατο λαῶν
δέγμενοι ὁππότε μῆλα ἰδοίατο καὶ ἕλικας βοῦς·
οἱ δὲ τάχα προγένοντο, δύω δ' ἅμ' ἕποντο νομῆες,
τερπόμενοι σύριγξι, δόλον δ' οὔτι προνόησαν.
οἱ μὲν τὰ προϊδόντες ἐπέδραμον, ὦκα δ' ἔπειτα
τάμνοντ' ἀμφὶ βοῶν ἀγέλας καὶ πώεα καλὰ
ἀργεννῶν οἴων, κτεῖνον δ' ἐπὶ μηλοβοτῆρας.
οἱ δ' ὡς οὖν ἐπύθοντο πολὺν κέλαδον παρὰ βουσὶν
εἰράων προπάροιθε καθήμενοι, αὐτίκ' ἐφ' ἵππων
βάντες ἀερσιπόδων μετεκίαθον, αἶψα δ' ἵκοντο

ὅππως Ἥφαιστός γ' ἐθέλοι καὶ ἔργον ἄνοιτο.
χαλκὸν δ' ἐν πυρὶ βάλλεν ἀτειρέα κασσίτερόν τε,
καὶ χρυσὸν τιμῆντα καὶ ἄργυρον, αὐτὰρ ἔπειτα
θῆκεν ἐν ἀκμοθέτῳ μέγαν ἄκμονα, γέντο δὲ χειρὶ
ῥαιστῆρα κρατερὸν, ἑτέρηφι δὲ γέντο πυράγρην.
ποίει δὲ πρώτιστα σάκος μέγα τε στιβαρόν τε,
πάντοσε δαιδάλλων, περὶ δ' ἄντυγα βάλλε φαεινὴν
τρίπλακα μαρμαρέην, ἐκ δ' ἀργύρεον τελαμῶνα.
πέντε δ' ἄρ' αὐτοῦ ἔσαν σάκεος πτύχες, αὐτὰρ ἐν αὐτῷ
ποίει δαίδαλα πολλὰ ἰδυίῃσι πραπίδεσσιν.
ἐν μὲν γαῖαν ἔτευξ', ἐν δ' οὐρανὸν, ἐν δὲ θάλασσαν.
ἠέλιόν τ' ἀκάμαντα, σελήνην τε πλήθουσαν.
ἐν δὲ τὰ τείρεα πάντα τά τ' οὐρανὸς ἐστεφάνωται.
πληιάδας θ' ὑάδας τε, τό τε σθένος ὠρίωνος.
ἄρκτον θ', ἣν καὶ ἄμαξαν ἐπίκλησιν καλέουσιν.
ἥ τ' αὐτοῦ στρέφεται, καί τ' ὠρίωνα δοκεύει.
οἴη δ' ἄμμορός ἐστι λοετρῶν ὠκεανοῖο.
ἐν δὲ δύω ποίησε πόλεις μερόπων ἀνθρώπων
καλάς, ἐν τῇ μέν ῥα γάμοι τ' ἔσαν εἰλαπίναι τε.
νύμφας δ' ἐκ θαλάμων δαΐδων ὑπολαμπομενάων
ἠγίνεον ἀνὰ ἄστυ, πολὺς δ' ὑμέναιος ὀρώρει.
κοῦροι δ' ὀρχηστῆρες ἐδίνεον, ἐν δ' ἄρα τοῖσιν.
αὐλοὶ φόρμιγγές τε βοὴν ἔχον, αἱ δὲ γυναῖκες
ἱστάμεναι θαύμαζον ἐπὶ προθύροισιν ἑκάστη.
λαοὶ δ' εἰν ἀγορῇ ἔσαν ἀθρόοι, ἔνθα δὲ νεῖκος
ὠρώρει, δύω δ' ἄνδρες ἐνείκεον εἵνεκα ποινῆς
ἀνδρὸς ἀποφθιμένου, ὁ μὲν εὔχετο πάντ' ἀποδοῦναι
δήμῳ πιφαύσκων, ὁ δ' ἀναίνετο μηδὲν ἑλέσθαι.
ἄμφω δ' ἱέσθην ἐπὶ ἵστορι πεῖραρ ἑλέσθαι.
λαοὶ δ' ἀμφοτέροισιν ἐπήπυον ἀμφὶς ἀρωγοί.

κήρυκες

ἄχνυται, οὐδέ τι οἱ δύναμαι χραισμῆσαι ἰοῦσα.
κούρην, ἣν ἄρα οἱ γέρας ἔξελον υἷες ἀχαιῶν.
τὴν ἂψ ἐκ χειρῶν ἕλετο κρείων ἀγαμέμνων,
ἤτοι ὃ, τῆς ἀχέων φρένας ἔφθιεν, αὐτὰρ ἀχαιοὺς
τρῶες ἐπὶ πρυμνῇσιν ἐείλεον, οὐδὲ θύραζε
εἴων ἐξιέναι, τὸν δ' ἐλίσσοντο γέροντες
ἀργείων, καὶ πολλὰ περικλυτὰ δῶρ' ὀνόμαζον.
ἔνθ' αὐτὸς μὲν ἔπειτ' ἠνήνατο λοιγὸν ἀμῦναι,
αὐτὰρ ὃ πάτροκλον περὶ μὲν τὰ ἃ τεύχεα ἕσσεν,
πέμπε δέ μιν πόλεμόνδε, πολὺν δ' ἅμα λαὸν ὄπασσε.
πᾶν δ' ἦμαρ μάρνοντο περὶ σκαιῇσι πύλῃσι,
καί κεν αὐτῆμαρ πόλιν ἔπραθον, εἰ μὴ ἀπόλλων
πολλὰ κακὰ ῥέξαντα μενοιτίου ἄλκιμον υἱὸν,
ἔκταν' ἐνὶ προμάχοισι καὶ ἕκτορι κῦδος ἔδωκε.
τοὔνεκα νῦν τὰ σὰ γούναθ' ἱκάνομαι αἴ κ' ἐθέλῃσθα,
υἱεῖ ἐμῷ ὠκυμόρῳ δόμεν ἀσπίδα καὶ τρυφάλειαν.
καὶ καλὰς κνημῖδας ἐπισφυρίοις ἀραρυίας.
καὶ θώρηχ', ὃ γὰρ ἦν οἱ ἀπώλεσε πιστὸς ἑταῖρος,
τρωσὶ δαμεὶς, ὃ δὲ κεῖται ἐπὶ χθονὶ θυμὸν ἀχεύων.
Τὴν δ' ἠμείβετ' ἔπειτα περικλυτὸς ἀμφιγυήεις.
θάρσει, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.
αἲ γάρ μιν θανάτοιο δυσηχέος ὧδε δυναίμην
νόσφιν ἀποκρύψαι, ὅτε μιν μόρος αἰνὸς ἱκάνοι.
ὥς οἱ τεύχεα καλὰ παρέσσεται οἷά τις αὖτε
ἀνθρώπων πολέων θαυμάσσεται, ὅς κεν ἴδηται.
Ὣς εἰπὼν τὴν μὲν λίπεν αὐτοῦ, βῆ δ' ἐπὶ φύσας.
τὰς δ' ἐς πῦρ ἔτρεψε, κέλευσέ τε ἐργάζεσθαι.
φῦσαι δ' ἐν χοάνοισιν ἐείκοσι πᾶσαι ἐφύσων,
παντοίην εὔπρηστον ἀϋτμὴν ἐξανιεῖσαι,
ἄλλοτε μὲν σπεύδοντι παρέμμεναι, ἄλλοτε δ' αὖτε

λάρνακ' ἐς ἀργυρέην συλλέξατο· τοῖς ἐπονεῖτο·
σπόγγῳ δ' ἀμφὶ πρόσωπα, καὶ ἄμφω χεῖρ' ἀπομόργνυ·
αὐχένα τε στιβαρὸν, καὶ στήθεα λαχνήεντα·
δῦ δὲ χιτῶν', ἕλε δὲ σκῆπτρον παχύ· βῆ δὲ θύραζε
χωλεύων, ὑπὸ δ' ἀμφίπολοι ῥώοντο ἄνακτι
χρύσειαι ζωῇσι, νεήνισιν ἐοικυῖαι.
τῇς ἐν μὲν νόος ἐστὶ μετὰ φρεσὶν, ἐν δὲ καὶ αὐδὴ·
καὶ σθένος, ἀθανάτων δὲ θεῶν ἄπο ἔργα ἴσασιν,
αἱ μὲν ὕπαιθα ἄνακτος ἐποίπνυον, αὐτὰρ ὁ ἔῤῥων
πλησίον ἔνθα θέτις περ, ἐπὶ θρόνου ἷζε φαεινοῦ,
ἔν τ' ἄρα οἱ φῦ χειρὶ, ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε·
Τίπτε θέτι τανύπεπλε ἱκάνεις ἡμέτερον δῶ,
αἰδοίη τε φίλη τε; πάρος γε μὲν οὔτι θαμίζεις,
αὔδα ὅ τι φρονέεις, τελέσαι δέ με θυμὸς ἄνωγεν
εἰ δύναμαι τελέσαι γε, καὶ εἰ τετελεσμένον ἐστιν·
Τὸν δ' ἠμείβετ' ἔπειτα θέτις κατὰ δάκρυ χέουσα·
Ἥφαιστ' ἦ ἄρα δή τις ὅσαι θεαί εἰσ' ἐν ὀλύμπῳ·
τόσσ' ἐνὶ φρεσὶν ᾗσιν ἀνέσχετο κήδεα λυγρὰ,
ὅσσ' ἐμοὶ ἐκ πασέων, κρονίδης ζεὺς ἄλγε' ἔδωκεν·
ἐκ μέν μ' ἀλλάων ἁλιάων ἀνδρὶ δάμασσεν,
αἰακίδῃ πηλῆϊ, καὶ ἔτλην ἀνέρος εὐνὴν,
πολλὰ μάλ' οὐκ ἐθέλουσα· ὁ μὲν δὴ γήραϊ λυγρῷ,
κεῖται ἐνὶ μεγάροις ἀρημένος, ἄλλα δέ μοι νῦν·
υἱὸν ἐπεί μοι δῶκε γενέσθαι τε. τραφέμεν τε
ἔξοχον ἡρώων· ὁ δ' ἀνέδραμεν ἔρνεϊ ἶσος,
τὸν μὲν ἐγὼ θρέψασα φυτὸν ὡς γουνῷ ἀλωῆς·
νηυσὶν ἐπιπροέηκα κορωνίσιν ἴλιον εἴσω·
τρωσὶ μαχησόμενον, τὸν δ' οὐχ ὑποδέξομαι αὖτις,
οἴκαδε νοστήσαντα, δόμον πηλήϊον εἴσω·
ὄφρα δέ μοι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο
ἄχνυται·

καλή, τὴν ὤπυιε περικλυτὸς ἀμφιγυήεις·
ἔν τ' ἄρα οἱ φῦ χειρὶ, ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε·
τίπτε Θέτι τανύπεπλε, ἱκάνεις ἡμέτερον δῶ,
αἰδοίη τε φίλη τε πάρος γε μὲν οὔτι θαμίζεις·
ἀλλ' ἕπεο προτέρω, ἵνα τοι πὰρ ξείνια θείω·
Ὣς ἄρα φωνήσασα, πρόσω ἄγε δῖα θεάων·
τὴν μὲν ἔπειτα καθεῖσεν ἐπὶ θρόνου ἀργυροήλου·
καλοῦ δαιδαλέου, ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν·
κέκλετο δ' Ἥφαιστον κλυτοτέχνην, εἶπέ τε μῦθον·
Ἥφαιστε πρόμολ' ὧδε, Θέτις νύ τι σεῖο χατίζει·
Τὴν δ' ἠμείβετ' ἔπειτα περικλυτὸς ἀμφιγυήεις·
ἦ ῥά νύ μοι δεινή τε καὶ αἰδοίη θεὸς ἔνδον·
ἥ μ' ἐσάωσ' ὅτε μ' ἄλγος ἀφίκετο τῆλε πεσόντα·
μητρὸς ἐμῆς ἰότητι κυνώπιδος, ἥ μ' ἐθέλεσκε
κρύψαι χωλὸν ἐόντα, τότ' ἂν πάθον ἄλγεα θυμῷ·
εἰ μή μ' Εὐρυνόμη τε Θέτις θ' ὑπεδέξατο κόλπῳ·
Εὐρυνόμη θυγάτηρ ἀψορρόου Ὠκεανοῖο·
τῇσι παρ' ἐνάετες χάλκευον δαίδαλα πολλὰ·
πόρπας τε, γναμπτάς θ' ἕλικας, κάλυκάς τε καὶ ὅρμους·
ἐν σπῆϊ γλαφυρῷ, περὶ δὲ ῥόος Ὠκεανοῖο,
ἀφρῷ μορμύρων ῥέεν ἄσπετος, οὐδέ τις ἄλλος·
ᾔδεεν οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων·
ἀλλὰ Θέτις τε καὶ Εὐρυνόμη ἴσαν αἵ μ' ἐσάωσαν·
ἣ νῦν ἡμέτερον δόμον ἵκει· τῶ με μάλα χρεὼ,
πάντα Θέτι καλλιπλοκάμῳ ζωάγρια τίνειν·
ἀλλὰ σὺ μὲν νῦν οἱ παράθες ξεινήϊα καλά·
ὄφρ' ἂν ἐγὼ φύσας ἀποθείομαι, ὅπλα τε πάντα,
ἦ καὶ ἀπ' ἀκμοθέτοιο, πέλωρ αἴητον ἀνέστη
χωλεύων· ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί·
φύσας μέν ῥ' ἀπάνευθε τίθει πυρὸς ὅπλα τε πάντα,

ἐς πόδας ἐκ κεφαλῆς καθύπερθε δὲ φάρεϊ λευκῷ.
παννύχιοι μὲν ἔπειτα πόδας ταχὺν ἀμφ' ἀχιλῆα
μυρμιδόνες πάτροκλον ἀνεστενάχοντο γοῶντες·
ζεὺς δ' ἥρην προσέειπε κασιγνήτην ἄλοχόν τε.
Ἔπρηξας καὶ ἔπειτα βοῶπις πότνια ἥρη.
ἀνστήσασ' ἀχιλῆα πόδας ταχύν, ἦ ῥά νυ σεῖο
ἐξ αὐτῆς ἐγένοντο κάρη κομόωντες ἀχαιοί.
Τὸν δ' ἠμείβετ' ἔπειτα βοῶπις πότνια ἥρη.
αἰνότατε κρονίδη ποῖον τὸν μῦθον ἔειπες;
καὶ μὲν δή πού τις μέλλει βροτὸς ἀνδρὶ τελέσσαι·
ὅς περ θνητός τ' ἐστὶ καὶ οὐ τόσα μήδεα οἶδε·
πῶς δὴ ἔγωγ' ἥ φημι θεάων ἔμμεν' ἀρίστη,
ἀμφότερον, γενεῇ τε καὶ οὕνεκα σὴ παράκοιτις
κέκλημαι, σὺ δὲ πᾶσι μετ' ἀθανάτοισιν ἀνάσσεις,
οὐκ ὄφελον τρώεσσι κοτεσσαμένη κακὰ ῥάψαι.
Ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
ἡφαίστου δ' ἵκανε δόμον θέτις ἀργυρόπεζα
ἄφθιτον ἀστερόεντα μεταπρεπέ' ἀθανάτοισι
χάλκεον, ὅν ῥ' αὐτὸς ποιήσατο κυλλοποδίων·
τὸν δ' εὗρ' ἱδρώοντα ἑλισσόμενον περὶ φύσας
σπεύδοντα· τρίποδας γὰρ ἐείκοσι πάντας ἔτευχεν.
ἑστάμεναι περὶ τοῖχον ἐϋσταθέος μεγάροιο
χρύσεα δέ σφ' ὑπὸ κύκλα ἑκάστῳ πυθμένι θῆκεν.
ὄφρα οἱ αὐτόματοι θεῖον δύσονται ἀγῶνα.
ἠδ' αὖτις πρὸς δῶμα νεοίατο θαῦμα ἰδέσθαι.
οἱ δ' ἤτοι τόσον μὲν ἔχον τέλος, οὔατα δ' οὔπω
δαιδάλεα προσέκειτο· τά ῥ' ἤρτυε κόπτε δὲ δεσμούς.
ὄφρ' ὅ γε ταῦτ' ἐπονεῖτο ἰδυίῃσι πραπίδεσσι.
τόφρα οἱ ἐγγύθεν ἦλθε θεὰ θέτις ἀργυρόπεζα.
τὴν δὲ ἴδε προμολοῦσα χάρις λιπαροκρήδεμνος

ὣς ὁ βαρυστενάχων μετεφώνεε μυρμιδόνεσσιν.
ὢ πόποι, ἦ ῥ' ἅλιον ἔπος ἔμβαλον ἤματι κείνῳ
θαρσύνων ἥρωα μενοίτιον ἐν μεγάροισι,
φῆν δ' οἱ ἐς ὀπόεντα περικλυτὸν υἱὸν ἀπάξειν,
ἴλιον ἐκπέρσαντα, λαχόντα τε ληΐδος αἶσαν.
ἀλλ' οὐ ζεὺς ἄνδρεσι νοήματα πάντα τελευτᾷ.
ἄμφω γὰρ πέπρωται ὁμοίην γαῖαν ἐρεῦσαι,
αὐτοῦ ἐνὶ τροίῃ, ἐπεὶ οὐδ' ἐμὲ νοστήσαντα
δέξεται ἐν μεγάροισι γέρων ἱππηλάτα πηλεύς.
οὐδὲ θέτις μήτηρ, ἀλλ' αὐτοῦ γαῖα καθέξει.
νῦν δ' ἐπεὶ οὖν πάτροκλε σεῦ ὕστερος εἶμ' ὑπὸ γαῖαν,
οὔ σε πρὶν κτεριῶ πρίν γ' ἕκτορος ἐνθάδ' ἐνεῖκαι,
τεύχεα καὶ κεφαλὴν μεγαθύμου σεῖο φονῆος.
δώδεκα δὲ προπάροιθε πυρῆς, ἀποδειροτομήσω
τρώων ἀγλαὰ τέκνα σέθεν κταμένοιο χολωθείς.
τόφρα δέ μοι παρὰ νηυσὶ κορωνίσι, κείσεαι αὔτως.
ἀμφὶ δέ σε τρωαὶ καὶ δαρδανίδες βαθύκολποι
κλαύσονται, νύκτας τε καὶ ἤματα δακρυχέουσαι,
τὰς αὐτοὶ καμόμεσθα βίηφί τε δουρί τε μακρῷ.
πιείρας πέρθοντε πόλεις μερόπων ἀνθρώπων.
Ὣς εἰπὼν, ἑτάροισιν ἐκέκλετο δῖος ἀχιλλεύς,
ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, ὄφρα τάχιστα
πάτροκλον λούσειαν ἀπὸ βρότον αἱματόεντα.
οἱ δὲ λοετροχόον τρίποδ' ἵστασαν ἐν πυρὶ κηλέῳ,
ἐν δ' ἄρ ὕδωρ ἔχεαν, ὑπὸ δὲ ξύλα δαῖον ἑλόντες.
γάστρην γὰρ τρίποδος πῦρ ἄμφεπε, θέρμετο δ' ὕδωρ.
αὐτὰρ ἐπειδὴ ζέσεν ὕδωρ ἐνὶ ἤνοπι χαλκῷ.
καὶ τότε δὴ λοῦσάν τε καὶ ἤλειψαν λίπ' ἐλαίῳ.
ἐν δ' ὠτειλὰς πλῆσαν ἀλείφατος ἐννεώροιο.
ἐν λεχέεσσι δὲ θέντες ἑανῷ λιτὶ κάλυψαν.

νῦν δ' ὅτε πέρ μοι ἔδωκε κρόνου παῖς ἀγκυλομήτεω,
κῦδος ἀρέσθ' ἐπὶ νηυσὶ, θαλάσσῃ τ' ἔλσαι ἀχαιοὺς
νήπιε, μηκέτι ταῦτα νοήματα φαῖν' ἐνὶ δήμῳ.
οὐ γάρ τις τρώων ἐπιπείσεται, οὐ γὰρ ἐάσω.
ἀλλ' ἄγεθ' ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες.
νῦν μὲν δόρπον ἕλεσθε κατὰ στρατὸν ἐν τελέεσσι
καὶ φυλακῆς μνήσασθε, καὶ ἐγρήγορθε ἕκαστος,
τρώων δ' ὃς κτεάτεσσιν ὑπερφιάλως ἀνιάζει
συλλέξας λαοῖσι, δότω καταδημοβορῆσαι.
τῶν τινα βέλτερόν ἐστιν ἐπαυρέμεν ἤπερ ἀχαιοὺς.
πρωῒ δ' ὑπ' ἠοῖοι σὺν τεύχεσι θωρηχθέντες,
νηυσὶν ἔπι γλαφυρῇσιν ἐγείρομεν ὀξὺν ἄρηα.
εἰ δ' ἐτεὸν παρὰ ναῦφιν ἀνέστη δῖος ἀχιλλεύς,
ἄλγιον αἴ κ' ἐθέλῃσι τῷ ἔσσεται. οὔ μιν ἔγωγε
φεύξομαι ἐκ πολέμοιο δυσηχέος, ἀλλὰ μάλ' ἄντην
στήσομαι, ἤ κε φέρῃσι μέγα κράτος ἦ κε φεροίμην
ξυνὸς ἐνυάλιος καί τε κτανέοντα κατέκτα.
Ὣς ἕκτωρ ἀγόρευεν, ἐπὶ δὲ τρῶες κελάδησαν
νήπιοι, ἐκ γάρ σφεων φρένας εἵλετο παλλὰς ἀθήνη,
ἕκτορι μὲν γὰρ ἐπήνησαν κακὰ μητιόωντι.
πουλυδάμαντι δ' ἄρ' οὔτις, ὃς ἐσθλὴν φράζετο βουλήν,
δόρπον ἔπειθ' εἵλοντο κατὰ στρατόν. αὐτὰρ ἀχαιοί,
παννύχιοι πάτροκλον ἀνεστενάχοντο γοῶντες,
τοῖσι δὲ πηλείδης ἀδινοῦ ἐξῆρχε γόοιο,
χεῖρας ἐπ' ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου.
πυκνὰ μάλα στενάχων, ὥστε λῖς ἠϋγένειος,
ᾧ ῥά θ' ὑπὸ σκύμνους ἐλαφηβόλος ἁρπάσῃ ἀνήρ,
ὕλης ἐκ πυκινῆς, ὁ δέ τ' ἄχνυται ὕστερος ἐλθών.
πολλὰ δέ τ' ἄγκε' ἐπῆλθε μετ' ἀνέρος ἴχνι' ἐρευνῶν
εἴ ποθεν ἐξεύροι, μάλα γὰρ δριμὺς χόλος αἱρεῖ.

μίμνειν ἐν πεδίῳ ὅθι περ τρῶες καὶ ἀχαιοί,
ἐν μέσῳ ἀμφότεροι μένος ἄρηος δατέονται.
ἀλλὰ περὶ πτόλιός τε μαχήσεται ἠδὲ γυναικῶν.
ἀλλ' ἴομεν προτὶ ἄστυ, πίθεσθέ μοι, ὧδε γὰρ ἔσται.
νῦν μὲν νὺξ ἀπέπαυσε ποδώκεα πηλείωνα,
ἀμβροσίη, εἰ δ' ἄμμε κιχήσεται ἐνθάδ' ἐόντας
αὔριον ὁρμηθεὶς σὺν τεύχεσιν, εὖ νύ τις αὐτὸν
γνώσεται, ἀσπασίως γὰρ ἀφίξεται ἴλιον ἱρὴν.
ὅς κε φύγῃ, πολλοὺς δὲ κύνες καὶ γῦπες ἔδονται
τρώων, αἲ γὰρ δή μοι ἀπ' οὔατος ὧδε γένοιτο.
εἰ δ' ἂν ἐμοῖς ἐπέεσσι πιθώμεθα κηδόμενοί περ.
νύκτα μὲν εἰν ἀγορῇ σθένος ἕξομεν, ἄστυ δὲ πύργοι
ὑψηλαί τε πύλαι, σανίδες τ' ἐπὶ τῆς ἀραρυῖαι
μακραὶ εὔξεστοι ἐζευγμέναι εἰρύαται.
πρωῒ δ' ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες,
στησόμεθ' ἂν πύργους, τῷ δ' ἄλγιον αἴκ' ἐθέλῃσιν
ἐλθὼν ἐκ νηῶν περὶ τείχεος ἄμμι μάχεσθαι.
ἂψ πάλιν εἶσ' ἐπὶ νῆας ἐπεί κ' ἐριαύχενας ἵππους
παντοίου δρόμου ἄσῃ ὑπὸ πτόλιν ἠλασκάζων.
εἴσω δ' οὔ μιν θυμὸς ἐφορμηθῆναι ἐάσει.
οὐδέ ποτ' ἐκπέρσει πρίν μιν κύνες ἀργοὶ ἔδονται.
Τὸν δ' ἄρ ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος ἕκτωρ
πουλυδάμα, σὺ μὲν οὐκ ἔτ' ἐμοὶ φίλα ταῦτ' ἀγορεύεις.
ὃς κέλεαι κατὰ ἄστυ ἀλήμεναι αὖτις ἰόντας.
ἦ οὔπω κεκόρησθε ἐελμένοι ἔνδοθι πύργων.
πρὶν μὲν γὰρ πριάμοιο πόλιν μέροπες ἄνθρωποι
πάντες μυθέσκοντο πολύχρυσον, πολύχαλκον.
νῦν δὲ δὴ ἐξαπόλωλε δόμων κειμήλια καλά.
πολλὰ δὲ δὴ φρυγίην καὶ μῃονίην ἐρατεινήν.
κτήματα περνάμεν' ἵκει ἐπεὶ μέγας ὠδύσατο ζεύς.

κάτθεσαν ἐν λεχέεσσι φίλοι δ' ἀμφέστασαν ἑταῖροι
μυρόμενοι, μετὰ δέ σφι ποδώκης εἵπετ' ἀχιλλεύς.
δάκρυα θερμὰ χέων, ἐπεὶ εἴσιδε πιστὸν ἑταῖρον
κείμενον ἐν φέρτρῳ δεδαϊγμένον ὀξέϊ χαλκῷ.
τόν ῥ' ἤτοι μὲν ἔπεμπε σὺν ἵπποισιν καὶ ὄχεσφιν
ἐς πόλεμον, οὐδ' αὖτις ἐδέξατο νοστήσαντα.
ἠέλιον δ' ἀκάμαντα βοῶπις πότνια ἥρη
πέμψεν ἐπ' ὠκεανοῖο, ῥοὰς ἀέκοντα νέεσθαι.
ἠέλιος μὲν ἔδυ, παύσαντο δὲ δῖοι ἀχαιοὶ
φυλόπιδος κρατερῆς, καὶ ὁμοιΐου πολέμοιο.
τρῶες δ' αὖθ' ἑτέρωθεν ἀπὸ κρατερῆς ὑσμίνης
χωρήσαντες, ἔλυσαν ὑφ' ἅρμασιν ὠκέας ἵππους.
ἐς δ' ἀγορὴν ἀγέροντο, πάρος δόρποιο μέδεσθαι.
ὀρθῶν δ' ἑσταότων, ἀγορὴ γένετ', οὐδέ τις ἔτλη
ἕζεσθαι, πάντας γὰρ ἔχε τρόμος, οὕνεκ' ἀχιλλεὺς
ἐξεφάνη δηρὸν δὲ μάχης ἐπέπαυτ' ἀλεγεινῆς.
τοῖσι δὲ πουλυδάμας πεπνυμένος ἦρχ' ἀγορεύειν
πανθοΐδης, ὃ γὰρ οἶος ὅρα πρόσσω καὶ ὀπίσσω.
ἕκτορι δ' ἦεν ἑταῖρος, ἰῇ δ' ἐν νυκτὶ γένοντο.
ἀλλ' ὁ μὲν ἂρ μύθοισιν, ὃ δ' ἔγχεϊ πολλὸν ἐνίκα.
ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν.
ἀμφὶ μάλα φράζεσθε φίλοι. κέλομαι γὰρ ἔγωγε
ἄστυδε νῦν ἰέναι, μὴ μίμνειν ἠῶ δῖαν.
ἐν πεδίῳ παρὰ νηυσίν, ἑκὰς δ' ἀπὸ τείχεος εἰμέν.
ὄφρα μὲν οὗτος ἀνὴρ ἀγαμέμνονι μήνιε δίῳ.
τόφρα δὲ ῥηΐτεροι πολεμίζειν ἦσαν ἀχαιοί.
χαίρεσκον γὰρ ἔγωγε θοῇς ἐπὶ νηυσὶν ἰαύων.
ἐλπόμενος νῆας γ' αἱρησέμεν ἀμφιελίσσας.
νῦν δ' αἰνῶς δείδοικα ποδώκεα πηλείωνα.
οἷος ἐκείνου θυμὸς ὑπέρβιος οὐκ ἐθελήσει

αὐτὰρ ἀχιλλεὺς ὦρτο διῒ φίλος, ἀμφὶ δ' ἀθήνη
ὤμοις ἰφθίμοισι βάλ' αἰγίδα θυσανόεσσαν.
ἀμφὶ δέ οἱ κεφαλὴν νέφος ἔστεφε δῖα θεάων
χρύσεον, ἐκ δ' αὐτοῦ δαῖε φλόγα παμφανόωσαν.
ὡς δ' ὅτε καπνὸς ἰὼν ἐξ ἄστεος αἰθέρ' ἵκηται
τηλόθεν ἐκ νήσου, τὴν δήιοι ἀμφιμάχονται,
οἵτε πανημέριοι στυγερῷ κρίνονται ἄρηι.
ἄστεος ἐκ σφετέρου, ἅμα δ' ἠελίῳ καταδύντι,
πυρσοί τε φλεγέθουσιν ἐπήτριμοι, ὑψόσε δ' αὐγὴ
γίγνεται ἀΐσσουσα περικτιόνεσσιν ἰδέσθαι
αἴκεν πως σὺν νηυσὶν ἄρεος ἀλκτῆρες ἵκωνται,
ὡς ἀπ' ἀχιλλῆος κεφαλῆς σέλας αἰθέρ' ἵκανε.
στῆ δ' ἐπὶ τάφρον ἰὼν ἀπὸ τείχεος. οὐδ' ἐς ἀχαιοὺς
μίσγετο, μητρὸς γὰρ πυκινὴν ὠπίζετ' ἐφετμήν.
ἔνθα στὰς, ἤϋσ' ἀπάτερθε παλλὰς ἀθήνη
φθέγξατ' αὐτὰρ τρώεσσιν ἐν ἄσπετον ὦρσε κυδοιμόν.
ὡς δ' ὅτ' ἀριζήλη φωνὴ, ὅτε τ' ἴαχε σάλπιγξ
ἄστυ περιπλομένων δηΐων ὑπὸ θυμοραϊστέων.
ὣς τότ' ἀριζήλη φωνὴ γένετ' αἰακίδαο,
οἱ δ' ὡς οὖν ἄϊον ὄπα χάλκεον αἰακίδαο.
πᾶσιν ὀρίνθη θυμὸς, ἀτὰρ καλλίτριχες ἵπποι.
ἂψ ὄχεα τρόπεον ὄσσοντο γὰρ ἄλγεα θυμῷ.
ἡνίοχοι δ' ἔκπληγεν, ἐπεὶ ἴδον ἀκάματον πῦρ
δεινὸν ὑπὲρ κεφαλῆς μεγαθύμου πηλείωνος,
δαιόμενον τὸ δ' ἔδαιε θεὰ γλαυκῶπις ἀθήνη,
τρὶς μὲν ὑπὲρ τάφρου μεγάλ' ἴαχε δῖος ἀχιλλεὺς,
τρὶς δὲ κυκήθησαν τρῶες κλειτοί τ' ἐπίκουροι.
ἔνθα δὲ καὶ τότ' ὄλοντο δυώδεκα φῶτες ἄριστοι,
ἀμφὶ σφοῖς ὀχέεσσι καὶ ἔγχεσιν, αὐτὰρ ἀχαιοὶ
ἀσπασίως πάτροκλον ὑπ' ἐκ βελέων ἐρύσαντες,

οἱ μὲν ἀμυνόμενοι νέκυος πέρι τεθνηῶτος·
οἱ δὲ ἐρύσασθαι ποτὶ ἴλιον ἠνεμόεσσαν,
τρῶες ἐπιθύουσι, μάλιστα δὲ φαίδιμος ἕκτωρ,
ἑλκέμεναι μέμονεν, κεφαλὴν δέ ἑ θυμὸς ἀνώγει
πῆξαι ἀνὰ σκολόπεσσι ταμόνθ᾽ ἁπαλῆς ἀπὸ δειρῆς.
ἀλλ᾽ ἄνα μηδ᾽ ἔτι κεῖσο. σέβας δέ σε θυμὸν ἱκέσθω.
πάτροκλον τρῳῇσι κυσὶν μέλπηθρα γενέσθαι
σοὶ λώβη. αἴ κέν τι νέκυς ᾐσχυμμένος ἔλθῃ,
Τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα, ποδάρκης δῖος ἀχιλλεύς.
ἶρι θεὰ, τίς τ᾽ ἄρ σε θεῶν ἐμοὶ ἄγγελον ἧκε;
Τὸν δ᾽ αὖτε προσέειπε, ποδήνεμος ὠκέα ἶρις
ἥρη με προέηκε διὸς κυδρὴ παράκοιτις,
οὐδ᾽ οἶδε κρονίδης ὑψίζυγος, οὐδέ τις ἄλλος
ἀθανάτων, οἳ ὄλυμπον ἀγάννιφον ἀμφινέμονται.
Τὴν δ᾽ ἀπαμειβόμενος, προσέφη πόδας ὠκὺς ἀχιλλεύς.
πῶς τ᾽ ἄρ ἴω μετὰ μῶλον, ἔχουσι δὲ τεύχε᾽ ἐκεῖνοι.
μήτηρ δ᾽ οὔ με φίλη πρίν γ᾽ εἴα θωρήσεσθαι,
πρίν γ᾽ αὐτὴν ἐλθοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδωμαι.
στεῦτο γὰρ ἡφαίστοιο πάρ᾽ οἰσέμεν ἔντεα καλά.
ἄλλου δ᾽ οὔθ᾽ ὧν οἶδα τεῦ ἂν κλυτὰ τεύχεα δύω.
εἰ μὴ αἴαντός γε σάκος τελαμωνιάδαο,
ἀλλὰ καὶ αὐτὸς ὅ γ᾽ ἔλπομ᾽ ἐνὶ πρώτοισιν ὁμιλεῖ.
ἔγχεϊ δηϊόων περὶ πατρόκλοιο θανόντος,
Τὸν δ᾽ αὖτε προσέειπε ποδήνεμος ὠκέα ἶρις·
εὖ νυ καὶ ἡμεῖς ἴσμεν, ὅτι κλυτὰ τεύχε᾽ ἔχονται
ἀλλ᾽ αὔτως ἐπὶ τάφρον ἰὼν, τρώεσσι φάνηθι.
αἴκεν ὑποδείσαντες ἀπόσχωνται πολέμοιο
τρῶες, ἀναπνεύσωσι δ᾽ ἀρήϊοι υἷες ἀχαιῶν
τειρόμενοι, ὀλίγη δέ τ᾽ ἀνάπνευσις πολέμοιο.
ἡ μὲν ἄρ ὣς εἰποῦσ᾽ ἀπέβη πόδας ὠκέα ἶρις.

εἶμι παρ' ἥφαιστον κλυτοτέχνην, αἴκ' ἐθέλῃσιν
υἱεῖ ἐμῷ δόμεναι κλυτὰ τεύχεα παμφανόωντα.
Ὣς ἔφαθ', αἳ δ' ὑπὸ κῦμα θαλάσσης αὐτίκ' ἔδυσαν.
ἣ δ' αὖτ' οὔλυμπόνδε θεὰ θέτις ἀργυρόπεζα
ἤιεν, ὄφρα φίλῳ παιδὶ κλυτὰ τεύχε' ἐνείκοι.
τὴν μὲν ἄρ' οὔλυμπόνδε πόδες φέρον, αὐτὰρ ἀχαιοὶ
θεσπεσίῳ ἀλαλητῷ ὑφ' ἕκτορος ἀνδροφόνοιο
φεύγοντες, νῆάς τε καὶ ἑλλήσποντον ἵκοντο.
οὐδέ κε πάτροκλόν περ, ἐϋκνήμιδες ἀχαιοὶ
ἐκ βελέων ἐρύσαντο νέκυν θεράποντ' ἀχιλῆος.
αὖτις γὰρ δὴ τόν γε κίχον λαός τε καὶ ἵπποι
ἕκτωρ τε πριάμοιο πάϊς φλογὶ ἴκελος ἀλκήν.
τρὶς μέν μιν μετόπισθε ποδῶν λάβε φαίδιμος ἕκτωρ,
ἑλκέμεναι μεμαώς, μέγα δὲ τρώεσσιν ὁμόκλα.
τρὶς δὲ δύ' αἴαντες θοῦριν ἐπιειμένοι ἀλκὴν.
νεκροῦ ἀπεστυφέλιξαν, ὃ δ' ἔμπεδον ἀλκὶ πεποιθὼς.
ἄλλοτ' ἐπαΐξασκε κατὰ μόθον, ἄλλοτε δ' αὖτε
στάσκε, μέγα ἰάχων, ὀπίσω δ' οὐ χάζετο πάμπαν.
ὡς δ' ἀπὸ σώματος οὔτι λέοντ' αἴθωνα δύνανται
ποιμένες ἄγραυλοι μέγα πεινάοντα δίεσθαι.
ὣς ῥα τὸν οὐκ ἐδύναντο δύω αἴαντε κορυστὰ
ἕκτορα πριαμίδην ἀπὸ νεκροῦ δειδίξασθαι.
καί νύ κεν εἴρυσσέν τε καὶ ἄσπετον ἤρατο κῦδος.
εἰ μὴ πηλείωνι ποδήνεμος ὠκέα ἶρις
ἄγγελος ἦλθε θέουσ' ἀπ' ὀλύμπου θωρήσσεσθαι.
κρύβδα διὸς ἄλλων τε θεῶν. πρὸ γὰρ ἧκέ μιν ἥρη.
ἀγχοῦ δ' ἱσταμένη, ἔπεα πτερόεντα προσηύδα.
ὄρσεο πηλείδη πάντων ἐκπαγλότατ' ἀνδρῶν.
πατρόκλῳ ἐπάμυνον οὗ εἵνεκα φύλοπις αἰνὴ
ἕστηκε πρὸ νεῶν οἳ δ' ἀλλήλους ὀλέκουσιν

θυμὸν ἐνὶ στήθεσσι φίλον δαμάσαντες ἀνάγκῃ·
νῦν δ' εἶμ' ὄφρα φίλης κεφαλῆς ὀλετῆρα κιχείω
Ἕκτορα, κῆρα δ' ἐγὼ τότε δέξομαι ὁππότε κεν δὴ
Ζεὺς ἐθέλῃ τελέσαι ἠδ' ἀθάνατοι θεοὶ ἄλλοι·
οὐδὲ γὰρ οὐδὲ βίη Ἡρακλῆος φύγε κῆρα·
ὅς περ φίλτατος ἔσκε Διὶ Κρονίωνι ἄνακτι·
ἀλλά ἑ μοῖρα δάμασσε καὶ ἀργαλέος χόλος Ἥρης·
ὣς καὶ ἐγὼν εἰ δή μοι ὁμοίη μοῖρα τέτυκται,
κείσομ' ἐπεί κε θάνω, νῦν δὲ κλέος ἐσθλὸν ἀροίμην·
καί τινα Τρωϊάδων καὶ Δαρδανίδων βαθυκόλπων·
ἀμφοτέρῃσιν χερσὶ παρειάων ἁπαλάων·
δάκρυ ὀμορξαμένην ἁδινὸν στοναχῆσαι ἐφείην·
γνοῖεν δ' ὡς δὴ δηρὸν ἐγὼ πολέμοιο πέπαυμαι·
μὴ δέ μ' ἔρυκε μάχης φιλέουσά περ οὐδέ με πείσεις·
Τὸν δ' ἠμείβετ' ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα·
ναὶ δὴ ταῦτά γε τέκνον ἐτήτυμον οὐ κακόν ἐστι·
τειρομένοις ἑτάροισιν ἀμυνέμεν αἰπὺν ὄλεθρον·
ἀλλά τοι ἔντεα καλὰ μετὰ Τρώεσσιν ἔχονται·
χάλκεα μαρμαίροντα τὰ μὲν κορυθαίολος Ἕκτωρ
αὐτὸς ἔχων ὤμοισιν ἀγάλλεται, οὐδέ ἑ φημὶ
δηρὸν ἐπαγλαϊεῖσθαι, ἐπεὶ φόνος ἐγγύθεν αὐτῷ·
ἀλλὰ σὺ μὲν μήπω καταδύσεο μῶλον ἄρηος·
πρίν γ' ἐμὲ δεῦρ' ἐλθοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδηαι·
ἠῶθεν γὰρ νεῦμαι ἅμ' ἠελίῳ ἀνιόντι.
τεύχεα καλὰ φέρουσα παρ' ἡφαίστοιο ἄνακτος·
Ὣς ἄρα φωνήσασα πάλιν τράπεθ' υἷος ἑοῖο·
καὶ στρεφθεῖσ', ἁλίῃσι κασιγνήτῃσι μετηύδα·
ὑμεῖς μὲν νῦν δῦτε θαλάσσης εὐρέα κόλπον·
ὀψόμεναί τε γέρονθ' ἅλιον, καὶ δώματα πατρὸς·
καί οἱ πάντ' ἀγορεύσατ', ἐγὼ δ' ἐς μακρὸν Ὄλυμπον

Δηιώσας ἀπέδυσε πελώρια θαῦμα ἰδέσθαι
καλά, τὰ μὲν πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα
ἤματι τῷ, ὅτε σε βροτοῦ ἀνέρος ἔμβαλον εὐνῇ.
ὡς ὄφελες σὺ μὲν αὖθι μετ' ἀθανάτῃς ἁλίῃσι
ναίειν, πηλεὺς δὲ θνητὴν ἀγαγέσθαι ἄκοιτιν.
νῦν δ' ἵνα καὶ σοὶ πένθος ἐνὶ φρεσὶ μυρίον εἴη
παιδὸς ἀποφθιμένοιο. τὸν οὐχ ὑποδέξεαι αὖθις
οἴκαδε νοστήσαντ' ἐπεὶ οὐδ' ἐμὲ θυμὸς ἀνώγει
ζώειν, οὐδ' ἄνδρεσσι μετέμμεναι αἴκε μὴ ἕκτωρ
πρῶτος ἐμῷ ὑπὸ δουρὶ τυπεὶς, ἀπὸ θυμὸν ὀλέσσῃ,
πατρόκλοιο δ' ἕλωρα μενοιτιάδεω ἀποτίσῃ.
Τὸν δ' αὖτε προσέειπε θέτις, καταδακρυχέουσα.
ὠκύμορος δή μοι τέκος ἔσσεαι, οἷ' ἀγορεύεις.
αὐτίκα γάρ τοι ἔπειτα μεθ' ἕκτορα πότμος ἑτοῖμος.
Τὴν δὲ μέγ' ὀχθήσας προσέφη πόδας ὠκὺς ἀχιλλεύς,
αὐτίκα τεθναίην, ἐπεὶ οὐκ ἄρ' ἔμελλον ἑταίρῳ
κτεινομένῳ ἐπαμῦναι, ὃ μὲν μάλα τηλόθι πάτρης
ἔφθιτ' ἐμεῖο δὲ δῆσεν ἀρῆς ἀλκτῆρα γενέσθαι.
νῦν ἐπεὶ οὐ νέομαί γε φίλην ἐς πατρίδα γαῖαν
οὐδέ τι πατρόκλῳ γενόμην φάος, οὐδ' ἑτάροισι
τοῖς ἄλλοις, οἳ δὴ πολέες δάμεν ἕκτορι δίῳ.
ἀλλ' ἧμαι παρὰ νηυσὶν ἐτώσιον ἄχθος ἀρούρης,
τοῖος ἐὼν, οἷος οὔτις ἀχαιῶν χαλκοχιτώνων,
ἐν πολέμῳ, ἀγορῇ δέ τ' ἀμείνονές εἰσι καὶ ἄλλοι.
ὡς ἔρις ἔκ τε θεῶν ἔκ τ' ἀνθρώπων ἀπόλοιτο
καὶ χόλος, ὅς τ' ἐφέηκε πολύφρονά περ χαλεπῆναι,
ὅστε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο
ἀνδρῶν ἐν στήθεσσιν ἀέξεται ἠΰτε καπνὸς,
ὡς ἐμὲ νῦν ἐχόλωσεν, ἄναξ ἀνδρῶν ἀγαμέμνων.
ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν ἀχνύμενοί περ,

εἴδετ' ἀκούουσαι, ὅσ' ἐμῷ ἐνὶ κήδεα θυμῷ.
ὤμοι ἐγὼ δειλή, ὤμοι δυσαριστοτόκεια,
ἥτ' ἐπεὶ ἂρ τέκον υἱὸν ἀμύμονά τε κρατερόν τε
ἔξοχον ἡρώων, ὁ δ' ἀνέδραμεν ἔρνεϊ ἶσος,
τὸν μὲν ἐγὼ θρέψασα φυτὸν ὣς γουνῷ ἀλωῆς,
νηυσὶν ἐπιπροέηκα κορωνίσιν ἴλιον εἴσω
τρωσὶ μαχησόμενον, τὸν δ' οὐχ ὑποδέξομαι αὖτις
οἴκαδε νοστήσαντα δόμον πηλήϊον εἴσω,
ὄφρα δέ μοι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο,
ἄχνυται, οὐδέ τι οἱ δύναμαι χραισμῆσαι ἰοῦσα,
ἀλλ' εἶμ' ὄφρα ἴδωμαι φίλον τέκος ἠδ' ἐπακούσω.
ὅττι μιν ἵκετο πένθος. ἀπὸ πτολέμοιο μένοντα.
Ὣς ἄρα φωνήσασα λίπε σπέος, αἱ δὲ σὺν αὐτῇ,
δακρυόεσσαι ἴσαν, περὶ δέ σφισι κῦμα θαλάσσης
ῥήγνυτο, ταὶ δ' ὅτε δὴ τροίην ἐρίβωλον ἵκοντο,
ἀκτὴν εἰσανέβαινον ἐπισχερὼ, ἔνθα θαμειαὶ
μυρμιδόνων εἴρυντο νέες, ταχὺν ἀμφ' ἀχιλῆα.
τῷ δὲ βαρυστενάχοντι παρίστατο πότνια μήτηρ.
ὀξὺ δὲ κωκύσασα κάρη λάβε παιδὸς ἑοῖο,
καί ῥ' ὀλοφυρομένη, ἔπεα πτερόεντα προσηύδα.
Τέκνον τί κλαίεις, τί δέ σε φρένας ἵκετο πένθος;
ἐξαύδα μὴ κεῦθε· τὰ μὲν δή τοι τετέλεσται
ἐκ διὸς, ὡς ἄρα δὴ πρίν γ' εὔχεο χεῖρας ἀνασχών.
πάντας ἐπὶ πρύμνῃσιν ἀλήμεναι υἷας ἀχαιῶν,
σεῦ ἐπιδευομένους παθέειν τ' ἀεκήλια ἔργα.
Τὴν δὲ βαρυστενάχων προσέφη πόδας ὠκὺς ἀχιλλεύς.
μῆτερ ἐμή, τὰ μὲν ἄρ μοι ὀλύμπιος ἐξετέλεσσεν.
ἀλλὰ τί μοι τῶν ἦδος, ἐπεὶ φίλος ὤλεθ' ἑταῖρος
πάτροκλος, τὸν ἐγὼ περὶ πάντων τῖον ἑταίρων
ἶσον ἐμῇ κεφαλῇ, τὸν ἀπώλεσα, τεύχεα δ' ἕκτωρ

ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν·
χεύατο κὰκ κεφαλῆς, χαρίεν δ' ᾔσχυνε πρόσωπον·
νεκταρέῳ δὲ χιτῶνι μέλαιν' ἀμφίζανε τέφρη.
αὐτὸς δ' ἐν κονίῃσι μέγας μεγαλωστὶ τανυσθεὶς·
κεῖτο, φίλῃσι δὲ χερσὶ κόμην ᾔσχυνε δαΐζων.
δμωαὶ δ' ἃς ἀχιλεὺς ληΐσσατο πάτροκλός τε
θυμὸν ἀκηχέμεναι, μεγάλ' ἴαχον, ἐκ δὲ θύραζε
ἔδραμον ἀμφ' ἀχιλῆα δαΐφρονα· χερσὶ δὲ πᾶσαι
στήθεα πεπλήγοντο, λύθεν δ' ὑπὸ γυῖα ἑκάστης.
ἀντίλοχος δ' ἑτέρωθεν ὀδύρετο δάκρυα λείβων,
χεῖρας ἔχων ἀχιλῆος, ὃ δ' ἔστενε κυδάλιμον κῆρ·
δείδιε γὰρ μὴ λαιμὸν ἀποτμήξειε σιδήρῳ.
σμερδαλέον δ' ᾤμωξεν· ἄκουσε δὲ πότνια μήτηρ,
ἡμένη ἐν βένθεσιν ἁλὸς, παρὰ πατρὶ γέροντι.
κώκυσεν τ' ἄρ' ἔπειτα, θεαὶ δέ μιν ἀμφαγέροντο
πᾶσαι, ὅσαι κατὰ βένθος ἁλὸς νηρηΐδες ἦσαν.
ἔνθ' ἄρ' ἔην γλαύκη τε θάλειά τε, κυμοδόκη τε,
νησαίη· σπειώ τε, θόη θ', ἁλίη τε βοῶπις·
κυμοθόη τε καὶ ἀκταίη καὶ λιμνώρεια.
καὶ μελίτη, καὶ ἴαιρα καὶ ἀμφιθόη, καὶ ἀγαυή·
δωτώ τε, πρωτώ τε, φέρουσά τε, δυναμένη τε·
δεξαμένη τε, καὶ ἀμφινόμη, καὶ καλλιάνειρα
δωρὶς καὶ πανόπη, καὶ ἀγακλειτὴ γαλάτεια·
νημερτής τε, καὶ ἀψευδὴς, καὶ καλλιάνασσα·
ἔνθα δ' ἦν κλυμένη, ἰάνειρά τε, καὶ ἰάνασσα,
μαῖρα καὶ ὠρείθυια ἐϋπλόκαμός τ' ἀμάθεια·
ἄλλαι θ' αἳ κατὰ βένθος ἁλὸς νηρηΐδες ἦσαν.
τῶν δὲ καὶ ἀργύφεον πλῆτο σπέος, αἳ δ' ἅμα πᾶσαι·
στήθεα πεπλήγοντο, θέτις δ' ἐξῆρχε γόοιο.
Κλῦτε κασίγνηται νηρηΐδες, ὄφρ' ἐῢ πᾶσαι

Σῖγμα θέτις ἀχιλῆι παρ' ἡφαίστου φέρεν ὅπλα.

Σ οἱ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο.
ἀντίλοχος δ' ἀχιλῆι πόδας ταχὺς ἄγγελος ἦλθε.
τὸν δ' εὗρε προπάροιθε νεῶν ὀρθοκραιράων,
τὰ φρονέοντ' ἀνὰ θυμὸν ἃ δὴ τετελεσμένα ἦεν.
ὀχθήσας δ' ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν.
ὤμοι ἐγὼ, τί τ' ἄρ αὖτε καρηκομόωντες ἀχαιοὶ
νηυσὶν ἐπικλονέονται ἀτυζόμενοι πεδίοιο.
μὴ δή μοι τελέσωσι θεοὶ κακὰ κήδεα θυμῷ.
ὥς ποτέ μοι μήτηρ διεπέφραδε καί μοι ἔειπε.
μυρμιδόνων τὸν ἄριστον ἔτι ζώοντος ἐμεῖο,
χερσὶν ὑπὸ τρώων λείψειν φάος ἠελίοιο.
ἦ μάλα δὴ τέθνηκε μενοιτίου ἄλκιμος υἱὸς
σχέτλιος, ἦ τ' ἐκέλευον ἀπωσάμενον δήιον πῦρ.
ἂψ ἐπὶ νῆας ἴμεν, μὴ δ' ἕκτορι ἶφι μάχεσθαι.
ἕως ὅ ταῦθ' ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν.
τόφρα οἱ ἐγγύθεν ἦλθεν ἀγαυοῦ νέστορος υἱός.
δάκρυα θερμὰ χέων φάτο δ' ἀγγελίην ἀλεγεινήν.
ὤμοι πηλέος υἱὲ δαΐφρονος, ἦ μάλα λυγρῆς
πεύσεαι ἀγγελίης, ἣν μὴ ὤφελλε γενέσθαι.
κεῖται πάτροκλος, νέκυος δὲ δὴ ἀμφιμάχονται
γυμνοῦ, ἀτὰρ τά γε τεύχε' ἔχει κορυθαίολος ἕκτωρ.
Ὣς φάτο, τὸν δ' ἄχεος νεφέλη ἐκάλυψε μέλαινα.

ἢ δοκὸν ἠὲ δόρυ μέγα νήϊον· ἐν δέ τε θυμὸς
τείρεθ' ὁμοῦ καμάτῳ τε καὶ ἱδρῷ σπευδόντεσσιν·
ὣς οἵ γε μεμαῶτε νέκυν φέρον, αὐτὰρ ὄπισθεν
αἴαντ' ἰσχανέτην ὥσπερ πρὼν ἰσχάνει ὕδωρ,
ὑλήεις πεδίοιο διαπρύσιον τετυχηκώς·
ὅς τε καὶ ἰφθίμων ποταμῶν ἀλεγεινὰ ῥέεθρα
ἴσχει, ἄφαρ δέ τε πᾶσι ῥόον πεδίονδε τίθησι
πλάζων, οὐδέ τί μιν σθένεϊ ῥηγνῦσι ῥέοντες,
ὣς αἰεὶ αἴαντε μάχην ἀνέεργον ὀπίσσω
τρώων, οἳ δ' ἅμ' ἕποντο· δύω δ' ἐν τοῖσι μάλιστα
αἰνείας τ' ἀγχισιάδης, καὶ φαίδιμος ἕκτωρ,
τῶν δ' ὥς τε ψαρῶν νέφος ἔρχεται ἠὲ κολοιῶν
οὖλον κεκλήγοντες ὅτε προΐδωσιν ἰόντα
κίρκον, ὅς τε σμικρῇσι φόνον φέρει ὀρνίθεσσιν,
ὣς ἄρ ὑπ' αἰνείᾳ τε καὶ ἕκτορι κοῦροι ἀχαιῶν,
οὖλον κεκλήγοντες ἴσαν, λήθοντο δὲ χάρμης·
πολλὰ δὲ τεύχεα καλὰ πέσον περί τ' ἀμφί τε τάφρον
φευγόντων δαναῶν· πολέμου δ' οὐ γίνετ' ἐρωή·

## ΥΠΟΘΕΣΙΣ ΤΗΣ. Σ. ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Ἀχιλλεὺς τὸν πατρόκλου θάνατον ἐπιγνοὺς ὀδύρεται, ἀνελθοῦσα δὲ ἡ θέτις ἐκ τῆς θαλάσσης, παρηγορεῖ αὐτὸν, καὶ παραινεῖ ἀπέχεσθαι τοῦ πολέμου, ἕως ἂν αὐτῷ ὅπλα κομίσῃ παρὰ τοῦ ἡφαίστου, κελευσάσης δὲ ἥρας, ἄνοπλος προσελθὼν ἐπὶ τὴν τάφρον, ἐπιφαίνεται τοῖς πολεμίοις, καὶ αὐτὸν ἐκπλαγέντες φεύγουσι, καὶ κατὰ τὴν φυγὴν πολλοὶ διαφθείρονται, τὸ δὲ τοῦ πατρόκλου σῶμα διασώσαντες οἱ μυρμιδόνες λούουσιν, ἥφαιστος δὲ ἀχιλλεῖ πανοπλίαν κατασκευάζει.

Τρώων ἐξ ἐνοπῆς, θάνατον καὶ κῆρα φύγοιμεν.
Τὸν δ' ἠμείβετ' ἔπειτα μέγας Τελαμώνιος Αἴας·
πάντα κατ' αἶσαν ἔειπες, ἀγακλεὲς ὦ Μενέλαε.
ἀλλὰ σὺ μὲν καὶ Μηριόνης ὑποδύντε μάλ' ὦκα,
νεκρὸν ἀείραντες φέρετ' ἐκ πόνου, αὐτὰρ ὄπισθε
νῶϊ μαχησόμεθα Τρωσίν τε καὶ Ἕκτορι δίῳ
ἶσον θυμὸν ἔχοντες ὁμώνυμοι, οἳ τὸ πάρος περ
μίμνομεν ὀξὺν ἄρηα, παρ' ἀλλήλοισι μένοντες.
Ὣς ἔφαθ', οἱ δ' ἄρα νεκρὸν ἀπὸ χθονὸς ἀγκάζοντο
ὕψι μάλα μεγάλως· ἐπὶ δ' ἴαχε λαὸς ὄπισθεν
Τρωϊκός, ὡς ἴδον νέκυν αἴροντας Ἀχαιούς,
ἴθυσαν δὲ κύνεσσιν ἐοικότες, οἵ τ' ἐπὶ κάπρῳ
βλημένῳ ἀΐξωσι πρὸ κούρων θηρητήρων.
ἕως μὲν γάρ τε θέουσι, διαρραῖσαι μεμαῶτες,
ἀλλ' ὅτε δή ῥ' ἐν τοῖσιν ἑλίξεται ἀλκὶ πεποιθώς,
ἄψ τ' ἀνεχώρησαν, διά τ' ἔτρεσαν ἄλλυδις ἄλλος.
ὣς Τρῶες, εἵως μὲν ὁμιλαδὸν αἰὲν ἕποντο,
νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν,
ἀλλ' ὅτε δή ῥ' Αἴαντε μεταστρεφθέντε κατ' αὐτοὺς
σταίησαν, τῶν δὲ τράπετο χρώς· οὐδέ τις ἔτλη
πρόσσω ἀΐξας, περὶ νεκροῦ δηριάασθαι.
Ὣς οἵ γε μεμαῶτε, νέκυν φέρον ἐκ πολέμοιο
νῆας ἐπὶ γλαφυράς· ἐπὶ δὲ πτόλεμος τέτατό σφιν
ἄγριος ἠΰτε πῦρ, τό, τ' ἐπεσσύμενον πόλιν ἀνδρῶν
ὄρμενον ἐξαίφνης φλεγέθει, μινύθουσι δὲ οἶκοι
ἐν σέλαϊ μεγάλῳ, τὸ δ' ἐπιβρέμει ἲς ἀνέμοιο.
ὣς μὲν τοῖς, ἵππων τε καὶ ἀνδρῶν αἰχμητάων γε
ἀζηχὴς ὀρυμαγδὸς ἐπήϊεν ἐρχομένοισιν.
οἱ δ' ὥς θ' ἡμίονοι κρατερὸν μένος ἀμφιβαλόντες,
ἕλκωσ' ἐξ ὄρεος κατὰ παιπαλόεσσαν ἀταρπὸν
ἢ δοκόν.

ἀγχοῦ δ' ἱστάμενος προσέφη ξανθὸς μενέλαος·
Ἀντίλοχ' εἰ δ' ἄγε δεῦρο διοτρεφὲς ὄφρα πύθηαι
λυγρῆς ἀγγελίης, ἣ μὴ ὤφελλε γενέσθαι.
ἤδη μὲν σὲ καὶ αὐτὸν ὀΐομαι ἐσορόωντα,
γινώσκειν ὅτι πῆμα θεὸς δαναοῖσι κυλίνδει.
νίκη δὲ τρώων, πέφαται δ' ὤριστος ἀχαιῶν
πάτροκλος, μεγάλη δὲ ποθὴ δαναοῖσι τέτυκται.
ἀλλά σύ γ' αἶψ' ἀχιλῆϊ θέων ἐπὶ νῆας ἀχαιῶν,
εἰπεῖν αἴ κε τάχιστα νέκυν ἐπὶ νῆα σαώσῃ
γυμνὸν, ἀτὰρ τά γε τεύχε' ἔχει κορυθαίολος ἕκτωρ,
Ὣς ἔφατ', ἀντίλοχος δὲ κατέστυγε μῦθον ἀκούσας.
δὴν δέ μιν ἀμφασίη ἐπέων λάβε, τὼ δέ οἱ ὄσσε
δακρυόφιν πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.
ἀλλ' οὐδ' ὣς μενελάου ἐφημοσύνης ἀμέλησε.
βῆ δὲ θέειν, τὰ δὲ τεύχε' ἀμύμονι δῶκεν ἑταίρῳ
λαοδόκῳ, ὅς οἱ σχεδὸν ἔστρεφε μώνυχας ἵππους.
τὸν μὲν δακρυχέοντα πόδες φέρον ἐκ πολέμοιο,
πηλεΐδῃ ἀχιλῆϊ κακὸν ἔπος ἀγγελέοντα.
οὐδ' ἄρα σοὶ μενέλαε διοτρεφὲς ἤθελε θυμὸς
τειρομένοις ἑτάροισιν ἀμυνέμεν, ἔνθα ἀπῆλθεν
ἀντίλοχος, μεγάλη δὲ ποθὴ πυλίοισιν ἐτύχθη.
ἀλλ' ὅ γε τοῖσι μὲν θρασυμήδεα δῖον ἀνῆκεν.
αὐτὸς δ' αὖτ' ἐπὶ πατρόκλῳ ἥρωϊ βεβήκει.
βῆ δ' ἄρ ἐπ' αἰάντεσι κιὼν, εἶθαρ δὲ προσηύδα.
κεῖνον μὲν δὴ νηυσὶν ἐπιπροέηκα θοῇσιν
ἐλθεῖν εἰς ἀχιλῆα πόδας ταχὺν, οὐδέ μιν οἴω
νῦν ἰέναι μάλα περ κεχολωμένον ἕκτορι δίῳ.
οὐ γάρ πως ἂν γυμνὸς ἐὼν τρώεσσι μάχοιτο.
ἡμεῖς δ' αὐτοί περ, φραζώμεθα μῆτιν ἀρίστην.
ἠμὲν ὅπως τὸν νεκρὸν ἐρύσσωμεν, ἠδὲ καὶ αὐτοὶ

ὄτρυνον δ' ἀχιλῆϊ δαΐφρονι θᾶσσον ἰόντα,
εἰπεῖν ὅττι ῥά οἱ πολὺ φίλτατος ὤλεθ' ἑταῖρος.
Ὣς ἔφατ', οὐδ' ἀπίθησε βοὴν ἀγαθὸς μενέλαος.
βῆ δ' ἰέναι, ὥς τίς τε λέων ἀπὸ μεσαύλοιο,
ὅς τ' ἐπεὶ ἄρ κε κάμησι κύνας τ' ἄνδρας τ' ἐρεθίζων
οἵ τε μιν οὐκ εἰῶσι βοῶν ἐκ πῖαρ ἑλέσθαι
παννύχιοι ἐγρήσσοντες, ὁ δὲ κρειῶν ἐρατίζων
ἰθύει, ἀλλ' οὔτι πρήσσει, θαμέες γὰρ ἄκοντες
ἀντίοι ἀΐσσουσι θρασειάων ἀπὸ χειρῶν
καιόμεναί τε δεταὶ, τάς τε τρεῖ ἐσσύμενός περ
ἠῶθεν δ' ἀπονόσφιν ἔβη τετιηότι θυμῷ,
ὣς ἀπὸ πατρόκλοιο βοὴν ἀγαθὸς μενέλαος,
ἤϊε πόλλ' ἀέκων, περὶ γὰρ δίε μή μιν ἀχαιοὶ
ἀργαλέου πρὸ φόβοιο ἕλωρ δηΐοισι λίποιεν.
πολλὰ δὲ μηριόνῃ τε καὶ αἰάντεσσι κέλευε.
Αἴαντ' ἀργείων ἡγήτορε, μηριόνη τε
νῦν τις ἐνηείης πατροκλῆος δειλοῖο
μνησάσθω, πᾶσιν γὰρ ἐπίστατο μείλιχος εἶναι
ζωὸς ἐών, νῦν δ' αὖ θάνατος καὶ μοῖρα κιχάνει.
Ὣς ἄρα φωνήσας ἀπέβη ξανθὸς μενέλαος.
πάντοσε παπταίνων ὥς τ' αἰετὸς, ὅν ῥά τε φασὶν
ὀξύτατον δέρκεσθαι ὑπουρανίων πετεηνῶν,
ὅν τε καὶ ὑψόθ' ἐόντα πόδας ταχὺς οὐκ ἔλαθε πτὼξ,
θάμνῳ ὑπ' ἀμφικόμῳ κατακείμενος, ἀλλά τ' ἐπ' αὐτῷ
ἔσσυτο, καί τε μιν ὦκα λαβὼν ἐξείλετο θυμόν,
ὣς τότε σοὶ μενέλαε διοτρεφὲς ὄσσε φαεινὼ.
πάντοσε δινείσθην πολέων κατὰ ἔθνος ἑταίρων.
εἴ που νέστορος υἱὸν ἔτι ζώοντα ἴδοιτο.
τὸν δὲ μάλ' αἶψ' ἐνόησε μάχης ἐπ' ἀριστερὰ πάσης.
θαρσύνονθ' ἑταίρους καὶ ἐποτρύνοντα μάχεσθαι,

Ὣς ἔφατ', ἰδομενεὺς δ' ἵμασεν καλλίτριχας ἵππους,
νῆας ἐπὶ γλαφυράς, δὴ γὰρ δέος ἔμπεσε θυμῷ.
οὐδ' ἔλαθ' αἴαντα μεγαλήτορα καὶ μενέλαον
ζεὺς. ὅτε δὴ τρώεσσι δίδου ἑτεραλκέα νίκην.
τοῖσι δὲ μύθων ἦρχε μέγας τελαμώνιος αἴας.
Ὢ πόποι, ἤδη μέν γε καὶ ὃς μάλα νήπιός ἐστι,
γνοίη ὅτι τρώεσσι πατὴρ ζεὺς κῦδος ὀπάζει.
τῶν μὲν γὰρ πάντων βέλε' ἅπτεται ὅς τις ἀφείη,
ἢ κακὸς, ἢ ἀγαθός, ζεὺς δ' ἔμπης πάντ' ἰθύνει.
ἡμῖν δ' αὔτως πᾶσιν ἐτώσια πίπτει ἔραζε.
ἀλλ' ἄγετ' αὐτοί περ φραζώμεθα μῆτιν ἀρίστην,
ἠμὲν ὅπως τὸν νεκρὸν ἐρύσσομεν, ἠδὲ καὶ αὐτοὶ
χάρμα φίλοις ἑτάροισι γενοίμεθα νοστήσαντες,
οἵ που δεῦρ' ὁρόωντες ἀκηχέατ', οὐδ' ἔτι φασὶν
ἕκτορος ἀνδροφόνοιο μένος καὶ χεῖρας ἀάπτους
σχήσεσθ', ἀλλ' ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι.
εἴη δ' ὅς τις ἑταῖρος ἀπαγγείλειε τάχιστα
πηλείδῃ, ἐπεὶ οὔ μιν ὀΐομαι οὐδὲ πεπύσθαι
λυγρῆς ἀγγελίης, ὅτι οἱ φίλος ὤλεθ' ἑταῖρος.
ἀλλ' οὔπω δύναμαι ἰδέειν τοιοῦτον ἀχαιῶν.
ἠέρι γὰρ κατέχονται ὁμῶς αὐτοί τε, καὶ ἵπποι.
ζεῦ πάτερ ἀλλὰ σὺ ῥῦσαι ὑπ' ἠέρος υἷας ἀχαιῶν.
ποίησον δ' αἴθρην, δὸς δ' ὀφθαλμοῖσιν ἰδέσθαι.
ἐν δὲ φάει, καὶ ὄλεσσον, ἐπεὶ νύ τοι εὔαδεν οὕτως.
Ὣς φάτο, τὸν δὲ πατὴρ ὀλοφύρατο δάκρυ χέοντα.
αὐτίκα δ' ἠέρα μὲν σκέδασεν, καὶ ἀπῶσεν ὀμίχλην,
ἠέλιος δ' ἐπέλαμψε, μάχη δ' ἐπὶ πᾶσα φαάνθη,
καὶ τότ' ἄρ' αἴας εἶπε βοὴν ἀγαθὸν μενέλαον.
Σκέπτεο νῦν μενέλαε διοτρεφὲς αἴκεν ἴδηαι
ζωὸν ἔτ' ἀντίλοχον, μεγάθυμον νέστορος υἱόν,

μαρμαρέην, ἴδην δὲ κατὰ νεφέεσσι κάλυψεν,
ἀστράψας δὲ μάλα μεγάλ' ἔκτυπε, τὴν δ' ἐτίναξε.
νίκην δὲ τρώεσσι δίδου, ἐφόβησε δ' ἀχαιούς.
πρῶτος πηνέλεως βοιώτιος ἦρξε φόβοιο,
βλῆτο γὰρ ὦμον, δουρὶ πρόσω τετραμμένος αἰεὶ,
ἄκρον ἐπιλίγδην, γράψεν δέ οἱ ὀστέον ἄχρις
αἰχμὴ πουλυδάμαντος, ὁ γὰρ βάλε σχεδόθεν ἐλθών,
λήϊτον αὖθ' ἕκτωρ σχεδὸν οὔτασε χεῖρ' ἐπὶ καρπῷ,
υἱὸν ἀλεκτρυόνος μεγαθύμου, παῦσε δὲ χάρμης,
τρέσσε δὲ παπτήνας ἐπὶ οὐκέτι ἔλπετο θυμῷ
ἔγχος ἔχων ἐν χειρὶ μαχήσασθαι τρώεσσιν,
ἕκτορα δ' ἰδομενεὺς μετὰ λήϊτον ὁρμηθέντα.
βεβλήκει θώρηκα κατὰ στῆθος παρὰ μαζόν,
ἐν καυλῷ δ' ἐάγη δολιχὸν δόρυ, τοί δ' ἐφόβηθεν
τρῶες, ὁ δ' ἰδομενῆος ἀκόντισε δευκαλίδαο
δίφρῳ ἐφεσταότος, τοῦ μέν ῥ' ἀπὸ τυτθὸν ἅμαρτεν.
αὐτὰρ ὁ μηριόναο ὀπάονά θ', ἡνίοχόν τε
κοίρανον, ὅς ῥ' ἐκ λύκτου ἐϋκτιμένης ἕπετ' αὐτῷ.
πεζὸς γὰρ τὰ πρῶτα λιπὼν νέας ἀμφιελίσσας
ἤλυθε, καί κε τρωσὶ μέγα κράτος ἐγγυάλιξεν,
εἰ μὴ κοίρανος ὦκα ποδώκεας ἤλασεν ἵππους,
καὶ τῷ μὲν φάος ἦλθεν, ἄμυνε δὲ νηλεὲς ἦμαρ,
αὐτὸς δ' ὤλεσε θυμὸν ὑφ' ἕκτορος ἀνδροφόνοιο.
τὸν βάλ' ὑπὸ γναθμοῖο καὶ οὔατος, ἐκ δ' ἄρ' ὀδόντας
ὦσε δόρυ πρυμνὸν, διὰ δὲ γλῶσσαν τάμε μέσσην,
ἤριπε δ' ἐξ ὀχέων, κατὰ δ' ἡνία χεῦεν ἔραζε.
καὶ τάγε μηριόνης ἔλαβεν χείρεσσι φίλῃσι,
κύψας ἐκ πεδίοιο, καὶ ἰδομενῆα προσηύδα,
Μάστιε νῦν εἵως κε θοὰς ἐπὶ νῆας ἵκηαι,
γινώσκεις δὲ καὶ αὐτὸς ὅτ' οὐκέτι κάρτος ἀχαιῶν.

Ὣς ἔφατ',

πατρόκλῳ, μέγα γάρ με θανὼν ἐσεμάσσατο θυμόν.
ἀλλ' ἕκτωρ πυρὸς αἰνὸν ἔχει μένος οὐδ' ἀπολήγει,
χαλκῷ δηϊόων, τῷ γὰρ ζεὺς κῦδος ὀπάζει.
Ὡς φάτο, γήθησεν δὲ θεὰ γλαυκῶπις ἀθήνη,
ὅττί ῥά οἱ πάμπρωτα θεῶν ἠρήσατο πάντων.
ἐν δὲ βίην ὤμοισι, καὶ ἐν γούνασιν ἔθηκε.
καί οἱ μυίης θάρσος ἐνὶ στήθεσιν ἐνῆκεν,
ἥ τε καὶ ἐργομένη μάλα περ χροὸς ἀνδρομέοιο,
ἰσχανάᾳ δακέειν, λαρόν τέ οἱ αἷμ' ἀνθρώπου,
τοίου μιν θάρσευς πλῆσεν φρένας ἀμφιμελαίνας.
βῆ δ' ἐπὶ πατρόκλῳ, καὶ ἀκόντισε δουρὶ φαεινῷ.
ἔσκε δ' ἐνὶ τρώεσσι ποδῆς υἱὸς ἠετίωνος,
ἀφνειός τ' ἀγαθός τε μάλιστα δέ μιν τίεν ἕκτωρ
δήμου, ἐπεί οἱ ἑταῖρος ἔην φίλος εἰλαπιναστής.
τόν ῥα κατὰ ζωστῆρα βάλε ξανθὸς μενέλαος,
ἀΐξαντα φόβον δὲ, διὰ πρὸ δὲ χαλκὸν ἔλασσε.
δούπησεν δὲ πεσὼν, αὐτὰρ ἀτρείδης μενέλαος.
νεκρὸν ὑπ' ἐκ τρώων ἔρυσεν, μετὰ ἔθνος ἑταίρων.
ἕκτορα δ' ἐγγύθεν ἱστάμενος ὤτρυνεν ἀπόλλων
φαίνοπι ἀσιάδῃ ἐναλίγκιος, ὅς οἱ ἁπάντων
ξείνων φίλτατος ἔσκεν ἀβυδόθι οἰκία ναίων.
τῷ μιν ἐεισάμενος προσέφη ἑκάεργος ἀπόλλων.
ἕκτορ, τίς κέ σ' ἔτ' ἄλλος ἀχαιῶν ταρβήσειεν.
οἷον δὴ μενέλαον ὑπέτρεσας, ὃς τὸ πάρος περ
μαλθακὸς αἰχμητὴς, νῦν δ' οἴχεται οἶος ἀείρας
νεκρὸν ὑπ' ἐκ τρώων, σὸν δ' ἔκτανε πιστὸν ἑταῖρον,
ἐσθλὸν ἐνὶ προμάχοισιν, ποδῆν υἱὸν ἠετίωνος.
Ὡς φάτο, τὸν δ' ἄχεος νεφέλη ἐκάλυψε μέλαινα.
βῆ δὲ διὰ προμάχων, κεκορυθμένος αἴθοπι χαλκῷ.
καὶ τότ' ἄρα κρονίδης, ἕλετ' αἰγίδα θυσσανόεσσαν

ἕκτωρ, αἰνείας τ' ἠδὲ χρόμιος θεοειδής.
ἄρητον δὲ κατ' αὖθι, λίπον δεδαϊγμένον ἦτορ
κείμενον, αὐτομέδων δὲ θοῷ ἀτάλαντος ἄρηϊ,
τεύχεά τ' ἐξενάριξε, καὶ εὐχόμενος ἔπος ηὔδα.
ἦ δὴ μὰν ὀλίγον γε μενοιτιάδαο θανόντος.
κῆρ ἄχεος μεθέηκα, χερείονά περ καταπέφνων.
Ως εἰπὼν ἐς δίφρον ἑλὼν ἔναρα βροτόεντα
θῆκ', ἂν δ' αὐτὸς ἔβαινε πόδας καὶ χεῖρας ὕπερθεν
αἱματόεις, ὥς τίς τε λέων κατὰ ταῦρον ἐδηδώς.
ἂψ δ' ἐπὶ πατρόκλῳ τέτατο κρατερὴ ὑσμίνη,
ἀργαλέη πολύδακρυς, ἔγειρε δὲ νεῖκος ἀθήνη,
οὐρανόθεν καταβᾶσα, προῆκε γὰρ εὐρύοπα ζεύς.
ὀρνύμεναι δαναούς, δὴ γὰρ νόος ἐτράπετ' αὐτοῦ.
ἠΰτε πορφυρέην ἶριν θνητοῖσι τανύσσῃ
ζεὺς ἐξ οὐρανόθεν τέρας ἔμμεναι ἢ πολέμοιο,
ἢ καὶ χειμῶνος δυσθαλπέος, ὅς ῥά τε ἔργων
ἀνθρώπους ἀνέπαυσεν, ἐπὶ χθονί, μῆλα δὲ κήδει.
ὣς ἡ πορφυρέῃ νεφέλῃ πυκάσασα ἑαυτήν.
δύσετ' ἀχαιῶν ἔθνος, ἔγειρε δὲ φῶτα ἕκαστον.
πρῶτον δ' ἀτρέος υἱὸν ἐποτρύνουσα προσηύδα
ἴφθιμον μενέλαον, ὃ γάρ ῥά οἱ ἐγγύθεν ἦεν,
εἰσαμένη φοίνικι δέμας, καὶ ἀτειρέα φωνήν.
σοὶ μὲν δὴ μενέλαε, κατηφείη καὶ ὄνειδος
ἔσσεται, εἴ κ' ἀχιλῆος ἀγαυοῦ πιστὸν ἑταῖρον
τείχει ὕπο τρώων ταχέες κύνες ἑλκύσουσιν.
ἀλλ' ἔχεο κρατερῶς, ὄτρυνε δὲ λαὸν ἅπαντα.
Τὸν δ' αὖτε προσέειπε βοὴν ἀγαθὸς μενέλαος.
φοῖνιξ ἄττα γεραιὲ παλαιγενές, εἰ γὰρ ἀθήνη
δοίη κάρτος ἐμοί, βελέων δ' ἀπερύκοι ἐρωήν,
τῷ κεν ἔγωγ' ἐθέλοιμι παρεστάμεναι καὶ ἀμύνειν
πατρόκλῳ.

πρίν γ' ἐπ' ἀχιλλῆος καλλίτριχε βήμεναι ἵππω·
νῶϊ κατακτείναντα, φοβῆσαι δὲ στίχας ἀνδρῶν
ἀργείων, ἤ κ' αὐτὸς ἐνὶ πρώτοισιν ἁλώῃ.
Ὣς εἰπὼν, αἴαντε καλέσσατο καὶ μενέλαον·
αἴαντ' ἀργείων ἡγήτορε καὶ μενέλαε,
ἤτοι μὲν τὸν νεκρὸν ἐπιτράπεθ' ὅσοι ἄριστοι
ἀμφ' αὐτῷ βεβάμεν καὶ ἀμύνεσθαι στίχας ἀνδρῶν·
νῶϊν δὲ ζωοῖσιν ἀμύνετε νηλεὲς ἦμαρ,
τῇδε γὰρ ἔβρισαν πόλεμον κατὰ δακρυόεντα·
ἕκτωρ αἰνείας θ' οἳ τρώων εἰσὶν ἄριστοι,
ἀλλ' ἤτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται·
ἥσω γὰρ καὶ ἐγὼ τὰ δέ κεν διῒ πάντα μελήσει·
Ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος·
καὶ βάλεν ἀρήτοιο κατ' ἀσπίδα πάντοσ' ἐΐσην·
ἡ δ' οὐκ ἔγχος ἔρυτο, διαπρὸ δὲ εἴσατο χαλκὸς,
νειαίρῃ δ' ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασσεν·
ὡς δ' ὅταν ὀξὺν ἔχων πέλεκυν αἰζηὸς ἀνὴρ,
κόψας ἐξόπιθεν κεράων βοὸς ἀγραύλοιο,
ἶνα τάμῃ διὰ πᾶσαν, ὁ δὲ προθορὼν ἐρίπῃσιν,
ὣς ἄρ ὅγε, προθορὼν, πέσεν ὕπτιος, ἐν δέ οἱ ἔγχος
νηδυίοισι μάλ' ὀξὺ κραδαινόμενον λῦσε γυῖα.
ἕκτωρ δ' αὐτομέδοντος ἀκόντισε δουρὶ φαεινῷ·
ἀλλ' ὁ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος,
πρόσσω γὰρ κατέκυψε, τὸ δ' ἐξόπιθεν δόρυ μακρὸν
οὔδει ἐνισκίμφθη· ἐπὶ δ' οὐρίαχος πελεμίχθη
ἔγχεος, ἔνθα δ' ἔπειτ' ἀφίει μένος ὄβριμος ἄρης,
καὶ νύ κε δὴ ξιφέεσσ' αὐτοσχεδὸν ὡρμηθήτην·
εἰ μή σφω αἴαντε διέκριναν μεμαῶτε·
οἵ ῥ' ἦλθον καθ' ὅμιλον ἑταίρου κικλήσκοντος·
τοὺς δ' ὑποταρβήσαντες, ἐχώρησαν πάλιν αὖτις,

θνητῷ, ὑμεῖς δ' ἐστὸν ἀγήρω τ' ἀθανάτω τε.
ἦ ἵνα δυστήνοισι μετ' ἀνδράσιν ἄλγε' ἔχητον.
» οὐ μὲν γάρ τί που ἐστὶν ὀϊζυρώτερον ἀνδρὸς
» πάντων ὅσα τε γαῖαν ἐπιπνείει τε καὶ ἕρπει.
ἀλλ' οὐ μὰν ὑμῖν γε καὶ ἅρμασι δαιδαλέοισιν,
ἕκτωρ πριαμίδης ἐποχήσεται, οὐ γὰρ ἐάσω,
ἦ οὐχ ἅλις ὡς καὶ τεύχε' ἔχει καὶ ἐπεύχεται αὔτως.
σφῶϊν δ' ἐν γούνασι βαλῶ μένος, ἠδ' ἐνὶ θυμῷ.
ὄφρα καὶ αὐτομέδοντα σαώσετον ἐκ πολέμοιο,
νῆας ἐπὶ γλαφυράς· ἔτι γάρ σφισι κῦδος ὀρέξω.
κτείνειν, εἰσόκε νῆας ἐϋσσέλμους ἀφίκωνται.
δύῃ τ' ἥλιος, καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ.
Ὣς εἰπὼν, ἵπποισιν ἐνέπνευσε μένος ἠΰ.
τὼ δ' ἀπὸ χαιτάων κονίην οὔδασδε βαλόντε,
ῥίμφ' ἔφερον θοὸν ἅρμα μετὰ τρῶας καὶ ἀχαιούς.
τοῖσι δ' ἐπ' αὐτομέδων μάχετ' ἀχνύμενός περ ἑταίρου
ἵπποις ἀΐσσων, ὥς τ' αἰγυπιὸς μετὰ χῆνας.
ῥεῖα μὲν γὰρ φεύγεσκεν ὑπ' ἐκ τρώων ὀρυμαγδοῦ.
ῥεῖα δ' ἐπαΐξασκε πολὺν καθ' ὅμιλον ὀπάζων.
ἀλλ' οὐχ ᾕρει φῶτας ὅτ' ἐσσεύαιτο διώκειν.
οὐ γάρ πως ἦν οἶον ἐόνθ' ἱερῷ ἐνὶ δίφρῳ.
ἔγχει ἐφορμᾶσθαι, καὶ ἐπισχεῖν ὠκέας ἵππους.
ὀψὲ δὲ δή μιν ἑταῖρος ἀνὴρ ἴδεν ὀφθαλμοῖσιν
ἀλκιμέδων υἱὸς λαέρκεος αἱμονίδαο.
στῆ δ' ὄπιθεν δίφροιο καὶ αὐτομέδοντα προσηύδα.
Αὐτόμεδον, τίς τοί νυ θεῶν νηκερδέα βουλὴν
ἐν στήθεσσιν ἔθηκε, καὶ ἐξέλετο φρένας ἐσθλάς.
οἷον πρὸς τρῶας μάχεαι πρώτῳ ἐν ὁμίλῳ
μοῦνος, αὐτάρ τοι ἑταῖρος ἀπέκταθεν, τεύχεα δ' ἕκτωρ
αὐτὸς ἔχων ὤμοισιν ἀγάλλεται αἰακίδαο.

ὧδε δέ τις εἴπεσκεν ἀχαιῶν χαλκοχιτώνων.
Ω φίλοι οὐ μὰν ἧμιν ἐϋκλεὲς ἀπονέεσθαι.
νῆας ἔπι γλαφυράς, ἀλλ' αὐτοῦ γαῖα μέλαινα
πᾶσι χάνοι, τό κεν ἧμιν ἄφαρ πολὺ κέρδιον εἴη,
εἰ τοῦτον τρώεσσι μεθήσομεν ἱπποδάμοισιν.
ἄστυ ποτὶ σφέτερον ἐρύσαι καὶ κῦδος ἀρέσθαι.
ὧδε δέ τις τρώων μεγαθύμων αὐδήσασκεν.
ὦ φίλοι εἰ καὶ μοῖρα παρ' ἀνέρι τῷδε δαμῆναι
πάντας ὁμῶς, μήπω τις ἐρωείτω πολέμοιο.
Ως ἄρα τις εἴπεσκε, μένος δ' ὄρσασκεν ἑκάστου.
ὣς οἱ μὲν μάρναντο, σιδήρειος δ' ὀρυμαγδὸς
χάλκεον οὐρανὸν ἷκε, δι' αἰθέρος ἀτρυγέτοιο.
ἵπποι δ' αἰακίδαο μάχης ἀπάνευθεν ἐόντες
κλαῖον, ἐπειδὴ πρῶτα πυθέσθην ἡνιόχοιο
ἐν κονίῃσι πεσόντος ὑφ' ἕκτορος ἀνδροφόνοιο.
ἦ μὰν αὐτομέδων διώρεος ἄλκιμος υἱός,
πολλὰ μὲν ἂρ μάστιγι θοῇ ἐπεμαίετο θείνων,
πολλὰ δὲ μειλιχίοισι προσηύδα, πολλὰ δ' ἀρειῇ.
τώδ' οὔτ' ἂψ ἐπὶ πλατὺν ἑλλήσποντον,
ἠθελέτην ἰέναι, οὔτ' ἐς πόλεμον μετ' ἀχαιούς.
ἀλλ' ὥς τε στήλη μένει ἔμπεδον, ἥτ' ἐπὶ τύμβῳ
ἀνέρος ἑστήκει τεθνηότος ἠὲ γυναικός.
ὣς μένον ἀσφαλέως περικαλλέα δίφρον ἔχοντες,
οὔδει ἐνισκήψαντε καρήατα, δάκρυα δέ σφιν
θερμὰ κατὰ βλεφάρων χαμάδις ῥέε μυρομένοισιν,
ἡνιόχοιο πόθῳ, θαλερὴ δὲ μιαίνετο χαίτη,
ζεύγλης ἐξεριποῦσα παρὰ ζυγὸν, ἀμφοτέροισι.
μυρομένω δ' ἄρα τώ γε, ἰδὼν ἐλέησε κρονίων.
κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν.
ἆ δειλώ, τί σφῶϊ δόμεν πηλῆϊ ἄνακτι

θνητῷ,

τοῖς δὲ πανημερίοις, ἔριδος μέγα νεῖκος ὀρώρει
ἀργαλέης, καμάτῳ δὲ καὶ ἱδρῷ νωλεμὲς αἰεὶ,
γούνατά τε, κνῆμαί τε, πόδες θ' ὑπένερθεν ἑκάστου.
χεῖρές τ' ὀφθαλμοί τε, παλάσσετο μαρναμένοιιν,
ἀμφ' ἀγαθὸν θεράποντα ποδώκεος αἰακίδαο.
ὡς δ' ὅτ' ἀνὴρ ταύροιο βοὸς μεγάλοιο βοείην
λαοῖσιν δώῃ τανύειν μεθύουσαν ἀλοιφῇ,
δεξάμενοι δ' ἄρα τοί γε διαστάντες τανύουσι
κυκλόσ' ἄφαρ δέ τε ἰκμὰς ἔβη, δύνει δέ τ' ἀλοιφὴ
πολλῶν ἑλκόντων, τάνυται δέ τε πᾶσα διαπρό,
ὣς οἵ γ' ἔνθα καὶ ἔνθα νέκυν ὀλίγῃ ἐνὶ χώρῃ
εἵλκεον ἀμφότεροι. μάλα γάρ σφισιν ἔλπετο θυμὸς,
τρωσὶν μὲν ἐρύειν προτὶ ἴλιον, αὐτὰρ ἀχαιοῖς.
νῆας ἔπι γλαφυράς. περὶ δ' αὐτοῦ μῶλος ὀρώρει
ἄγριος, οὐδέ κ' ἄρης λαοσσόος οὐδέ κ' ἀθήνη
τόν γε ἰδοῦσ', ὀνόσαιτ' οὐδ' εἰ μάλα μιν χόλος ἵκοι
τοῖον ζεὺς ἐπὶ πατρόκλῳ ἀνδρῶν τε καὶ ἵππων
ἤματι τῷ ἐτάνυσσε κακὸν πόνον οὐδ' ἄρα πώ τι
ᾔδεε πάτροκλον τεθνηότα δῖος ἀχιλλεύς.
πολλὸν γὰρ ἀπάνευθε νεῶν μάρναντο θοάων.
τείχει ὕπο τρώων, τό μιν οὔποτε ἔλπετο θυμῷ
τεθνάμεν, ἀλλὰ ζωὸν ἐνιχριμφθέντα πύλῃσιν,
ἂψ ἀπονοστήσειν, ἐπεὶ οὐδὲ τὸ ἔλπετο πάμπαν
ἐκπέρσειν. πτολίεθρον ἄνευ ἕθεν, οὐδὲ σὺν αὐτῷ,
πολλάκι γὰρ τό γε μητρὸς ἐπεύθετο νόσφιν ἀκούων
ἥ οἱ ἀπαγγέλλεσκε διὸς μεγάλοιο νόημα.
δὴ τότε γ' οὔ οἱ ἔειπε κακὸν τόσον ὅσσον ἐτύχθη
μήτηρ, ὅττι ῥά οἱ πολὺ φίλτατος ὤλεθ' ἑταῖρος,
οἳ δ' αἰεὶ περὶ νεκρὸν ἀκαχμένα δούρατ' ἔχοντες.
νωλεμὲς ἐγχρίμπτοντο, καὶ ἀλλήλους ἐνάριζον.

ἀλλ' οὔπως ἔτι εἶχε· σάκεσι γὰρ ἔρχατο πάντῃ
ἑσταότες περὶ πατρόκλῳ, πρὸ δὲ δούρατ' ἔχοντο,
αἴας γὰρ μάλα πάντας ἐπῴχετο, πολλὰ κελεύων·
οὔτέ τιν' ἐξοπίσω νεκροῦ χάζεσθαι ἀνώγει·
οὔτέ τινα προμάχεσθαι ἀχαιῶν ἔξοχον ἄλλων
ἀλλὰ μάλ' ἀμφ' αὐτῷ βεβάμεν, σχεδόθεν δὲ μάχεσθαι,
ὣς αἴας ἐπέτελλε πελώριος, αἵματι δὲ χθὼν
δεύετο πορφυρέῳ, τοὶ δ' ἀγχηστῖνοι ἔπιπτον
νεκροὶ ὁμοῦ τρώων, καὶ ὑπερμενέων ἐπικούρων
καὶ δαναῶν, οὐδ' οἳ γὰρ ἀναιμωτί γ' ἐμάχοντο·
παυρότεροι δὲ πολὺ φθίνυθον· μέμνηντο γὰρ αἰεί,
ἀλλήλοις ἀν' ὅμιλον ἀλεξέμεναι φόνον αἰπύν,
ὣς οἱ μὲν μάρναντο δέμας πυρός, οὐδέ κε φαίης
οὔτέ ποτ' ἠέλιον σόον ἔμμεναι, οὔτε σελήνην·
ἠέρι γὰρ κατέχοντο μάχης, ἔπι θ' ὅσοι ἄριστοι
ἕστασαν ἀμφὶ μενοιτιάδῃ κατατεθνηῶτι,
οἱ δ' ἄλλοι τρῶές τε καὶ ἐϋκνήμιδες ἀχαιοί,
εὔκηλοι πολέμιζον ὑπ' αἰθέρι, πέπτατο δ' αὐγὴ
ἠελίου ὀξεῖα, νέφος δ' οὐ φαίνετο πάσης
γαίης οὐδ' ὀρέων, μεταπαυόμενοι δὲ μάχοντο
ἀλλήλων, ἀλεείνοντες βέλεα στονόεντα,
πολλὸν ἀφεσταότες, τοὶ δ' ἐν μέσῳ ἄλγε' ἔπασχον
ἠέρι καὶ πολέμῳ, τείροντο δὲ νηλέϊ χαλκῷ
ὅσοι ἄριστοι ἔσαν, δύο δ' οὔπω φῶτε πεπύσθην
ἀνέρε κυδαλίμω, θρασυμήδης ἀντίλοχός τε.
πατρόκλοιο θανόντος ἀμύμονος· ἀλλ' ἔτ' ἔφαντο
ζωὸν ἐνὶ πρώτῳ ὁμάδῳ τρώεσσι μάχεσθαι.
τὼ δ' ἐπιοσσομένω θάνατον καὶ φύζαν ἑταίρων,
νόσφιν ἐμαρνάσθην, ἐπεὶ ὣς ἐπετέλλετο νέστωρ,
ὀτρύνων πόλεμόνδε μελαινάων ἀπὸ νηῶν.

τοῖς δὲ

κήρυκι ἠπυτίδῃ, ὅς οἱ παρὰ πατρὶ γέροντι
κηρύσσων, γήρασκε φίλα φρεσὶ μήδεα εἰδώς.
τῷ μιν ἐεισάμενος προσέφη διὸς υἱὸς ἀπόλλων,
Αἰνεία πῶς ἂν καὶ ὑπὲρ θεὸν ἐρύσαισθε
ἴλιον αἰπεινὴν ὡς δὴ ἴδον ἀνέρας ἄλλους
κάρτεΐ τε σθένεΐ τε πεποιθότας, ἠνορέῃ τε,
πλήθεΐ τε σφετέρῳ, καὶ ὑπερδέα δῆμον ἔχοντας.
ἡμῖν δὲ ζεὺς μὲν πολὺ βούλεται, ἢ δαναοῖσι
νίκην, ἀλλ' αὐτοὶ τρεῖτ' ἄσπετον οὐδὲ μάχεσθε.
Ὣς ἔφατ', αἰνείας δ' ἑκατηβόλον ἀπόλλωνα
ἔγνω ἐσάντα ἰδών, μέγα δ' ἕκτορα εἶπε βοήσας.
ἕκτορ τ' ἠδ' ἄλλοι τρώων ἀγοί, ἠδ' ἐπικούρων.
αἰδὼς μὲν νῦν ἥδε γ' ἀρηϊφίλων ὑπ' ἀχαιῶν.
ἴλιον εἰσαναβῆναι ἀναλκίῃσι δαμέντας.
ἀλλ' ἔτι γάρ τίς φησι θεῶν ἐμοὶ ἄγχι παραστάς,
ζῆν' ὕπατον μήστωρα μάχης ἐπιτάρροθον εἶναι.
τῷ ῥ' ἰθὺς δαναῶν ἴομεν, μὴ δ' οἵδε ἕκηλοι
πάτροκλον νηυσὶν πελασαίατο τεθνειῶτα.
Ὣς φάτο, καί ῥα πολὺ προμάχων ἐξάλμενος ἔστη,
οἱ δ' ἐλελίχθησαν, καὶ ἐναντίον ἔσταν ἀχαιῶν
ἔνθ' αὖτ' αἰνείας λειώκριτον οὔτασε δουρὶ.
υἱὸν ἀρίσβαντος λυκομήδεος ἐσθλὸν ἑταῖρον.
τὸν δὲ πεσόντ', ἐλέησεν ἀρηΐφιλος λυκομήδης.
στῆ δὲ μάλ' ἐγγὺς ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ.
καὶ βάλεν ἱππασίδην ἀμυθάονα ποιμένα λαῶν,
ἧπαρ ὑπὸ πραπίδων εἶθαρ δ' ὑπὸ γούνατ' ἔλυσεν.
ὅς ῥ' ἐκ παιονίης ἐριβώλακος, εἰληλούθει.
καὶ δὲ μετ' ἀστεροπαῖον, ἀριστεύεσκε μάχεσθαι.
τὸν δὲ πεσόντ' ἐλέησεν ἀρήϊος ἀστεροπαῖος.
ἴθυσεν δὲ καὶ ὁ πρόφρων δαναοῖσι μάχεσθαι.

πλῆξ' αὐτοσχεδίην, κυνέης διὰ χαλκοπαρήου·
ἤρικε δ' ἱπποδάσεια κόρυς περὶ δουρὸς ἀκωκῇ,
πληγεῖσ' ἔγχεΐ τε μεγάλῳ καὶ χειρὶ παχείῃ·
ἐγκέφαλος δὲ παρ' αὐλὸν ἀνέδραμεν ἐξ ὠτειλῆς
αἱματόεις, τοῦ δ' αὖθι λύθη μένος, ἐκ δ' ἄρα χειρῶν
πατρόκλοιο πόδα μεγαλήτορος ἧκε χαμᾶζε
κεῖσθαι, ὃ δ' ἄγχ' αὐτοῖο πέσε πρηνὴς ἐπὶ νεκρῷ·
τῆλ' ἀπὸ λαρίσης ἐριβώλακος, οὐδὲ τοκεῦσι
θρέπτρα φίλοις ἀπέδωκε, μινυνθάδιος δέ οἱ αἰὼν
ἔπλεθ' ὑπ' αἴαντος μεγαθύμου δουρὶ δαμέντι.
ἕκτωρ δ' αὖτ' αἴαντος ἀκόντισε δουρὶ φαεινῷ·
ἀλλ' ὃ μὲν ἄντα ἰδὼν, ἠλεύατο χάλκεον ἔγχος
τυτθόν, ὃ δὲ σχεδίον μεγάθυμον ἰφίτου υἱὸν
φωκήων ὄχ' ἄριστον, ὃς ἐν κλειτῷ πανοπῆϊ
οἰκία ναιετάασκε, πολέσσ' ἄνδρεσσιν ἀνάσσων,
τὸν βάλ' ὑπὸ κληῖδα μέσην, διὰ δ' ἀμπερὲς ἄκρη
αἰχμὴ χαλκείη, παρὰ νείατον ὦμον ἀνέσχε,
δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε' ἐπ' αὐτῷ·
αἴας δ' αὖ φόρκυνα δαΐφρονα φαίνοπος υἱὸν
ἱπποθόῳ περιβάντα, μέσην κατὰ γαστέρα τύψε·
ῥῆξε δὲ θώρηκος γύαλον, διὰ δ' ἔντερα χαλκὸς
ἤφυσ', ὃ δ' ἐν κονίῃσι πεσὼν, ἕλε γαῖαν ἀγοστῷ,
χώρησαν δ' ὑπό τε πρόμαχοι, καὶ φαίδιμος ἕκτωρ·
ἀργεῖοι δὲ μέγ' ἴαχον. ἐρύσαντο δὲ νεκρούς·
φόρκυν θ', ἱππόθοόν τε, λύοντο δὲ τεύχε' ἀπ' ὤμων·
ἔνθά κεν αὖτε τρῶες ἀρηϊφίλων ὑπ' ἀχαιῶν,
ἴλιον εἰσανέβησαν ἀναλκείῃσι δαμέντες,
ἀργεῖοι δέ κε κῦδος ἕλον καὶ ὑπὲρ διὸς αἶσαν,
κάρτεϊ καὶ σθένεϊ σφετέρῳ, ἀλλ' αὐτὸς ἀπόλλων,
αἰνείαν ὤτρυνε, δέμας περίφαντι ἐοικὼς

κήρυκι

βέβρυχε μέγα κῦμα ποτὶ ῥόον, ἀμφὶ δέ τ' ἄκραι
ἠϊόνες βοόωσιν ἐρευγομένης ἁλὸς ἔξω,
τόσση ἄρα τρώων ἰαχὴ γένετ', αὐτὰρ ἀχαιοὶ
ἕστασαν ἀμφὶ μενοιτιάδῃ, ἕνα θυμὸν ἔχοντες,
φραχθέντες σάκεσι χαλκήρεσιν, ἀμφὶ δ' ἄρα σφιν
λαμπρῇσι κορύθεσσι κρονίων ἠέρα πολλὴν
χεῦ', ἐπεὶ οὐδὲ μενοιτιάδην ἤχθηρε πάρος γε
ὄφρα ζωὸς ἐὼν θεράπων ἦν αἰακίδαο.
μίσησε δ' ἄρα μιν δηΐων κυσὶ κύρμα γενέσθαι
τρωῇσιν, τῷ καί οἱ ἀμυνέμεν ὦρσεν ἑταίρους
ὦσαν δὲ πρότεροι τρῶες ἑλίκωπας ἀχαιούς.
νεκρὸν δὲ προλιπόντες ὑπέτρεσαν, οὐδέ τιν' αὐτῶν
τρῶες ὑπέρθυμοι ἕλον ἔγχεσιν ἱέμενοί περ.
ἀλλὰ νέκυν ἐρύοντο, μίνυνθα δὲ καὶ τοῦ ἀχαιοὶ
μέλλον ἀπέσσεσθαι, μάλα γάρ σφέας, ὦκ' ἐλέλιξεν
αἴας, ὃς περὶ μὲν εἶδος περὶ δ' ἔργα τέτυκτο.
τῶν ἄλλων δαναῶν μετ' ἀμύμονα πηλείωνα
ἴθυσεν δὲ διὰ προμάχων, συῒ εἴκελος ἀλκὴν
καπρίῳ, ὅς τ' ἐν ὄρεσσι κύνας θαλερούς τ' αἰζηοὺς
ῥηϊδίως ἐκέδασσεν ἑλιξάμενος διὰ βήσσας.
ὣς υἱὸς τελαμῶνος ἀγαυοῦ φαίδιμος αἴας.
ῥεῖα μετεισάμενος τρώων ἐκέδασσε φάλαγγας,
οἳ περὶ πατρόκλῳ βέβασαν, φρόνεον δὲ μάλιστα
ἄστυ ποτὶ σφέτερον ἐρύειν, καὶ κῦδος ἀρέσθαι.
ἤτοι τὸν, λήθοιο πελασγοῦ φαίδιμος υἱὸς
ἱππόθοος, ποδὸς εἷλκε κατὰ κρατερὴν ὑσμίνην,
δησάμενος τελαμῶνι παρὰ σφυρὸν ἀμφὶ τένοντας
ἕκτορι, καὶ τρώεσσι χαριζόμενος, τάχα δ' αὐτῷ
ἦλθε κακὸν, τό οἱ οὔτις ἐρύκακεν ἱεμένων περ.
τὸν δ' υἱὸς τελαμῶνος ἐπαΐξας δι' ὁμίλου.

δούρατ' ἀνασχόμενοι, μάλα δέ σφισιν ἔλπετο θυμὸς.
νεκρὸν ὑπ' αἴαντος ἐρύειν τελαμωνιάδαο·
νήπιοι, ἦ τε πολέσιν ἐπ' αὐτῷ θυμὸν ἀπηύρα.
καὶ τότ' ἄρ αἴας εἶπε βοὴν ἀγαθὸν μενέλαον·
ὦ πέπον ὦ μενέλαε διοτρεφὲς, οὐκέτι νῶϊ
ἔλπομαι αὐτώ περ νοστησέμεν ἐκ πολέμοιο.
οὔ τι τόσον νέκυος περιδείδια πατρόκλοιο,
ὅς κε τάχα τρώων κορέει κύνας ἠδ' οἰωνούς,
ὅσσον ἐμῇ κεφαλῇ περιδείδια μή τι πάθῃσι
καὶ σῇ, ἐπεὶ πολέμοιο νέφος περὶ πάντα καλύπτει
ἕκτωρ, ἡμῖν δ' αὖτ' ἀναφαίνεται αἰπὺς ὄλεθρος.
ἀλλ' ἄγ' ἀριστῆας δαναῶν κάλει, ἤν τις ἀκούσῃ.
Ὣς ἔφατ', οὐδ' ἀπίθησε βοὴν ἀγαθὸς μενέλαος·
ἤϋσε δὲ διαπρύσιον δαναοῖσι γεγωνώς,
ὦ φίλοι ἀργείων ἡγήτορες, ἠδὲ μέδοντες.
οἵ τε παρ' ἀτρείδῃς ἀγαμέμνονι καὶ μενελάῳ,
δήμια πίνουσιν, καὶ σημαίνουσιν ἕκαστος
λαοῖς, ἐκ δὲ διὸς τιμὴ καὶ κῦδος ὀπηδεῖ.
ἀργαλέον δέ μοί ἐστι διασκοπιᾶσθαι ἕκαστον.
ἡγεμόνων, τόσση γὰρ ἔρις πολέμοιο δέδηε
ἀλλά τις αὐτὸς ἴτω νεμεσιζέσθω δ' ἐνὶ θυμῷ.
πάτροκλον τρῳῇσι κυσὶν μέλπηθρα γενέσθαι.
Ὣς ἔφατ', ὀξὺ δ' ἄκουσεν ὀϊλῆος ταχὺς αἴας.
πρῶτος δ' ἀντίος ἦλθε θέων ἀνὰ δηιοτῆτα.
τὸν δὲ μετ' ἰδομενεὺς καὶ ὀπάων ἰδομενῆος
μηριόνης, ἀτάλαντος ἐνυαλίῳ ἀνδρειφόντῃ
τῶν δ' ἄλλων τίς κεν ᾗσι φρεσὶν οὐνόματ' εἴποι
ὅσσοι δὴ μετόπισθε μάχην ἤγειραν ἀχαιῶν,
τρῶες δὲ προὔτυψαν ἀολλέες, ἦρχε δ' ἄρ ἕκτωρ.
ὡς δ' ὅτ' ἐπὶ προχοῇσι διιπετέος ποταμοῖο

βέβρυχε

τοῦ δὴ ἑταῖρον ἔπεφνες ἐνηέα τε κρατερόν τε.
τεύχεα δ' οὐ κατὰ κόσμον ἀπὸ κρατός τε καὶ ὤμων
εἵλευ, ἀτάρ τοι νῦν γε μέγα κράτος ἐγγυαλίξω.
τῶν ποινὴν ὅτι οὔτι μάχης ἐκνοστήσαντι.
δέξεται Ἀνδρομάχη κλυτὰ τεύχεα Πηλεΐωνος.
ἦ, καὶ κυανέῃσιν ἐπ' ὀφρύσι νεῦσε Κρονίων,
Ἕκτορι δ' ἥρμοσε τεύχε' ἐπὶ χροΐ· δῦ δέ μιν Ἄρης
δεινὸς ἐνυάλιος· πλῆσθεν δ' ἄρα οἱ μέλε' ἐντὸς,
ἀλκῆς καὶ σθένεος, μετὰ δὲ κλειτοὺς ἐπικούρους.
βῆ ῥα μέγα ἰάχων ἰνδάλλετο δέ σφισι πᾶσι,
τεύχεσι λαμπόμενος μεγαθύμου Πηλεΐωνος.
ὤτρυνε δὲ ἕκαστον ἐποιχόμενος ἐπέεσι.
Μέσθλην τε Γλαῦκόν τε, Μέδοντά τε Θερσίλοχόν τε.
Ἀστεροπαῖόν τε Δεισήνορά θ' Ἱππόθοόν τε.
Φόρκυν τε Χρομίον τε, καὶ Ἔννομον οἰωνιστήν.
τοὺς ὅγ' ἐποτρύνων. ἔπεα πτερόεντα προσηύδα.
Κέκλυτε μυρία φῦλα περικτιόνων ἐπικούρων.
οὐ γὰρ ἐγὼ πληθὺν διζήμενος οὐδὲ χατίζων.
ἐνθάδ' ἀφ' ὑμετέρων πολίων ἤγειρα ἕκαστον.
ἀλλ' ἵνα μοι Τρώων ἀλόχους καὶ νήπια τέκνα
προφρονέως ῥύοισθε, φιλοπτολέμων ἀπ' Ἀχαιῶν.
τὰ φρονέων δώροισι κατατρύχω καὶ ἐδωδῇ
λαούς, ὑμέτερον δὲ ἑκάστου θυμὸν ἀέξω.
τῷ τις νῦν ἰθὺς τετραμμένος, ἢ ἀπολέσθω.
ἠὲ σαωθήτω, ἡ γὰρ πολέμου ὀαριστύς.
ὃς δέ κε Πάτροκλον καὶ τεθνειῶτά περ, ἔμπης
Τρῶας ἐς ἱπποδάμους ἐρύσῃ, εἴξῃ δέ οἱ Αἴας
ἥμισυ τῷ ἐνάρων ἀποδάσσομαι, ἥμισυ δ' αὐτὸς
ἕξω ἐγώ· τὸ δέ οἱ κλέος ἔσεται ὅσον ἐμοί περ.
Ὣς ἔφαθ' οἱ δ' ἰθὺς Δαναῶν βρίσαντες ἔβησαν.

ὅς τί με φῂς αἴαντα πελώριον οὐχ' ὑπομεῖναι.
οὔτοι ἐγὼ ἔρριγα μάχην οὐδὲ κτύπον ἵππων.
» ἀλλ' αἰεί τε διὸς κρείσσων νόος αἰγιόχοιο.
» ὅστε καὶ ἄλκιμον ἄνδρα φοβεῖ, καὶ ἀφείλετο νίκην
» ῥηιδίως, ὅτε δ' αὐτὸς ἐποτρύνει μαχέσασθαι.
ἀλλ' ἄγε δεῦρο πέπον παρ' ἔμ' ἵστασο, καὶ ἴδε ἔργον.
ἠὲ πανημέριος κακὸς ἔσσομαι ὡς ἀγορεύεις,
ἦ τινὰ καὶ δαναῶν ἀλκῆς μέγα περ μεμαῶτα
σχήσω, ἀμυνέμεναι περὶ πατρόκλοιο θανόντος.
Ὣς εἰπὼν τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας.
τρῶες καὶ λύκιοι καὶ δάρδανοι ἀγχιμαχηταί.
ἀνέρες ἐστὲ φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς.
ὄφρ' ἂν ἐγὼν ἀχιλῆος ἀμύμονος ἔντεα δύω,
καλὰ τὰ πατρόκλοιο βίην ἐνάριξα κατακτάς.
Ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος ἕκτωρ.
δηΐου ἐκ πολέμοιο, θέων δ' ἐκίχανεν ἑταίρους
ὦκα μάλ' οὔπω τῆλε ποσὶ κραιπνοῖσι μετασπών.
οἳ προτὶ ἄστυ φέρον κλυτὰ τεύχεα πηλεΐδαο.
στὰς δ' ἀπάνευθε μάχης πολυδακρύτου, ἔντε' ἄμειβεν.
ἤτοι ὁ μὲν τὰ ἃ δῶκε φέρειν προτὶ ἴλιον ἱρὴν.
τρωσὶ φιλοπτολέμοισιν, ὁ δ' ἄμβροτα τεύχε' ἔδυνε
πηλεΐδεω ἀχιλῆος, ἅ οἱ θεοὶ οὐρανίωνες,
πατρὶ φίλῳ ἔπορον, ὁ δ' ἄρα ᾧ παιδὶ ὄπασσε
γηράς, ἀλλ' οὐχ υἱὸς ἐν ἔντεσι πατρὸς ἐγήρα.
Τὸν δ' ὡς οὖν ἀπάνευθεν ἴδεν νεφεληγερέτα ζεύς,
τεύχεσι πηλεΐδαο κορυσσόμενον θείοιο.
κινήσας ῥα κάρη προτὶ ὃν μυθήσατο θυμόν.
ἆ δείλ' οὐδέ τί τοι θάνατος καταθύμιός ἐστιν.
ὃς δή τοι σχεδόν ἐστι, σὺ δ' ἄμβροτα τεύχεα δύνεις
ἀνδρὸς ἀριστῆος, τόν τε τρομέουσι καὶ ἄλλοι.

τοῦ δὴ

φράζεο νῦν ὅππως κε πόλιν καὶ ἄστυ σαώσῃς.
οἶος σὺν λαοῖσι, τοὶ ἰλίῳ ἐγγεγάασιν.
οὐ γάρ τις λυκίων γε μαχησόμενος δαναοῖσιν
εἶσι περὶ πτόλιος, ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν.
μάρνασθαι δηΐοισι μετ' ἀνδράσι νωλεμὲς αἰεί.
πῶς κε σὺ χείρονα φῶτα σαώσειας μεθ' ὅμιλον
σχέτλι' ἐπεὶ σαρπηδόν' ἅμα ξεῖνον καὶ ἑταῖρον.
κάλλιπες ἀργείοισιν ἕλωρ καὶ κύρμα γενέσθαι,
ὅς τοι πόλλ' ὄφελος γένετο πτόλεΐ τε καὶ αὐτῷ.
ζωὸς ἐών, νῦν δ' οὔ οἱ ἀλαλκέμεναι κύνας ἔτλης
τῶ νῦν εἴ τις ἐμοὶ λυκίων ἐπιπείσεται ἀνδρῶν,
οἴκαδ' ἴμεν, τροίῃ δὲ πεφήσεται αἰπὺς ὄλεθρος.
εἰ γὰρ νῦν τρώεσσι μένος πολυθαρσὲς ἐνείη
ἄτρομον, οἷόν τ' ἄνδρας ἐσέρχεται, οἳ περὶ πάτρης
ἀνδράσι δυσμενέεσσι πόνον καὶ δῆριν ἔθεντο.
αἶψά κε πάτροκλον ἐρυσαίμεθα ἴλιον εἴσω.
εἰ δ' οὗτος προτὶ ἄστυ μέγα πριάμοιο ἄνακτος
ἔλθοι τεθνηώς, καί μιν ἐρυσαίμεθα χάρμης.
αἶψά κεν ἀργεῖοι σαρπηδόνος ἔντεα καλὰ
λύσειαν, καί κ' αὐτὸν ἀγοίμεθα ἴλιον εἴσω,
τοίου γὰρ θεράπων πέφατ' ἀνέρος, ὃς μέγ' ἄριστος
ἀργείων παρὰ νηυσί, καὶ ἀγχέμαχοι θεράποντες.
ἀλλὰ σύ γ' αἴαντος μεγαλήτορος οὐκ ἐτάλασσας
στήμεναι ἄντα, κατ' ὄσσε ἰδὼν δηΐων ἐν ἀϋτῇ.
οὐδ' ἰθὺς μαχέσασθαι, ἐπεὶ σέο φέρτερός ἐστι.
Τὸν δ' ἄρ' ὑπόδρα ἰδών, προσέφη κορυθαίολος ἕκτωρ.
γλαῦκε, τίη δὲ σὺ τοῖος ἐὼν ὑπέροπλον ἔειπες,
ὢ πέπον, ἦ τ' ἐφάμην σε περὶ φρένας ἔμμεναι ἄλλων.
τῶν ὅσσοι λυκίην ἐριβώλακα ναιετάουσι,
νῦν δέ σευ ὠνοσάμην πάγχυ φρένας, οἷον ἔειπες.

πάπτηνεν δ' ἄρ ἔπειτα κατὰ στίχας, αὐτίκα δ' ἔγνω
τὸν μὲν, ἀπαινύμενον κλυτὰ τεύχεα, τὸν δ' ἐπὶ γαίῃ
κείμενον· ἔρρει δ' αἷμα, κατ' οὐταμένην ὠτειλήν.
βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ.
ὀξέα κεκληγὼς φλογὶ εἴκελος ἡφαίστοιο
ἀσβέστῳ, οὐδ' υἱὸν λάθεν ἀτρέος ὀξὺ βοήσας.
ὀχθήσας δ' ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν.
ὤ μοι ἐγὼν, εἰ μέν κε λίπω κατὰ τεύχεα καλὰ
πάτροκλόν θ', ὃς κεῖται ἐμῆς ἕνεκ' ἐνθάδε τιμῆς.
μή τις μοι δαναῶν νεμεσήσεται ὅς κεν ἴδηται.
εἰ δέ κεν ἕκτορι μοῦνος ἐὼν, καὶ τρωσὶ μάχωμαι
αἰδεσθεὶς μήπως με περιστήωσ' ἕνα πολλοί.
τρῶας δ' ἐνθάδε πάντας ἄγει κορυθαίολος ἕκτωρ.
ἀλλὰ τίη μοι ταῦτα φίλος διελέξατο θυμός.
» » ὁππότ' ἀνὴρ ἐθέλοι πρὸς δαίμονα φωτὶ μάχεσθαι
» » ὅν κε θεὸς τιμᾷ, τάχα οἱ μέγα πῆμα κυλίσθη.
τῷ μ' οὔτις δαναῶν νεμεσήσεται, ὅς κεν ἴδηται
ἕκτορι χωρήσαντ' ἐπεὶ ἐκ θεόφιν πολεμίζει.
εἰ δέ που αἴαντός γε βοὴν ἀγαθοῖο πυθοίμην,
ἄμφω κ' αὖτις ἰόντες ἐπιμνησαίμεθα χάρμης.
καὶ πρὸς δαίμονά περ, εἴπως ἐρυσαίμεθα νεκρὸν
πηλείδῃ ἀχιλῆϊ, κακῶν δέ κε φέρτερον εἴη.
ἕως ὃ ταῦθ' ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμὸν,
τόφρα δ' ἐπὶ τρώων στίχες ἤλυθον, ἦρχε δ' ἄρ ἕκτωρ.
αὐτὰρ ὅγ' ἐξοπίσω ἀνεχάζετο, λεῖπε δὲ νεκρὸν
ἐντροπαλιζόμενος, ὥς τε λῖς ἠϋγένειος
ὅν ῥα κύνες τε καὶ ἄνδρες ἀπὸ σταθμοῖο δίωνται.
ἔγχεσι καὶ φωνῇ, τοῦ δ' ἐνὶ φρεσὶν ἄλκιμον ἦτορ
παχνοῦται. ἀέκων δέ τ' ἔβη ἀπὸ μεσαύλοιο,
ὣς ἀπὸ πατρόκλοιο κίε ξανθὸς μενέλαος.

χώρῳ ἐν οἰοπόλῳ, ὅθ' ἅλις ἀναβέβρυχεν ὕδωρ
καλὸν τηλεθάον, τὸ δέ τε πνοιαὶ δονέουσι
παντοίων ἀνέμων καί τε βρύει ἄνθεϊ λευκῷ·
ἐλθὼν δ' ἐξαπίνης ἄνεμος σὺν λαίλαπι πολλῇ·
βόθρου τ' ἐξέστρεψε καὶ ἐξετάνυσσ' ἐπὶ γαίῃ·
τοῖον πάνθου υἱὸν ἐϋμμελίην εὔφορβον
ἀτρείδης μενέλαος ἐπεὶ κτάνε τεύχε' ἐσύλα·
ὡς δ' ὅτε τίς τε λέων ὀρεσίτροφος ἀλκὶ πεποιθὼς·
βοσκομένης ἀγέλης βοῦν ἁρπάσῃ, ἥ τις ἀρίστη·
τῆς δ' αὐχέν' ἔαξε λαβὼν κρατεροῖσιν ὀδοῦσι
πρῶτον, ἔπειτα δέ θ' αἷμα καὶ ἔγκατα πάντα λαφύσσει
δῃῶν, ἀμφὶ δὲ τόν γε κύνες τ' ἄνδρες τε νομῆες
πολλὰ μάλ' ἰύζουσιν ἀπόπροθεν, οὐδ' ἐθέλουσιν
ἀντίον ἐλθέμεναι· μάλα γὰρ χλωρὸν δέος αἱρεῖ·
ὣς τῶν οὔ τινι θυμὸς ἐνὶ στήθεσσιν ἐτόλμα
ἀντίον ἐλθέμεναι μενελάου κυδαλίμοιο·
ἔνθα κε ῥεῖα φέροι κλυτὰ τεύχεα πανθοΐδαο
ἀτρείδης, εἰ μή οἱ ἀγάσσατο φοῖβος ἀπόλλων·
ὅς ῥά οἱ, ἕκτορ' ἐπῶρσε θοῷ ἀτάλαντον ἄρηϊ·
ἀνέρι εἰσάμενος κικόνων ἡγήτορι μέντῃ·
καί μιν φωνήσας, ἔπεα πτερόεντα προσηύδα·
ἕκτορ νῦν σὺ μὲν ὧδε θέεις ἀκίχητα διώκων
ἵππους αἰακίδαο δαΐφρονος, οἱ δ' ἀλεγεινοὶ
ἀνδράσι γε θνητοῖσι δαμήμεναι ἠδ' ὀχέεσθαι·
ἄλλῳ γ' ἢ ἀχιλῆϊ, τὸν ἀθανάτη τέκε μήτηρ·
τόφρα δέ τοι μενέλαος ἀρήϊος ἀτρέος υἱός·
πατρόκλῳ περιβὰς, τρώων τὸν ἄριστον ἔπεφνε
πανθοΐδην εὔφορβον ἔπαυσε δὲ θούριδος ἀλκῆς·
Ὣς εἰπὼν, ὁ μὲν αὖθις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν·
ἕκτορα δ' αἰνὸν ἄχος πύκασε φρένας ἀμφὶ μελαίνας

πάπτηνεν

οὐδὲ μὲν οὐδὲ βίη ὑπερήνορος ἱπποδάμοιο,
ἧς ἥβης ἀπόνηθ' ὅτε μ' ὤνατο καί μ' ὑπέμεινε.
καί μ' ἔφατ' ἐν δαναοῖσιν ἐλέγχιστον πολεμιστὴν
ἔμμεναι. οὐδέ ἕ φημὶ πόδεσσί γε οἷσι κιόντα,
εὐφρῆναι ἄλοχόν τε φίλην κεδνούς τε τοκῆας,
ὣς θὴν καὶ σὸν ἐγὼ λύσω μένος, εἴκε μευ ἄντα
στήῃς, ἀλλά σ' ἔγω ἀναχωρήσαντα κελεύω
ἐς πληθὺν ἰέναι, μηδ' ἀντίος ἵστασ' ἐμοῖο.
πρίν τι κακὸν παθέειν. ῥεχθὲν δέ τε νήπιος ἔγνω.
Ὣς φάτο τὸν δ' οὐ πεῖθεν, ἀμειβόμενος δὲ προσηύδα.
νῦν μὲν δὴ μενέλαε διοτρεφὲς, ἦ μάλα τίσεις
γνωτὸν ἐμὸν τὸν ἔπεφνες, ἐπευχόμενος δ' ἀγορεύεις,
χήρωσας δὲ γυναῖκα μυχῷ θαλάμοιο νέοιο,
ἄῤῥητον δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκας,
ἦ κέ σφιν δειλοῖσι γόου κατάπαυμα γενοίμην,
εἴκεν ἐγὼ κεφαλήν τε τεὴν καὶ τεύχε' ἐνείκας,
πάνθῳ ἐν χείρεσσι βάλω καὶ φρόντιδι δίῃ,
ἀλλ' οὐ μὰν ἔτι δηρὸν ἀπείρητος πόνος ἔσται.
οὐδέ τ' ἀδήριτος οὔτ' ἀλκῆς οὔτε φόβοιο.
Ὣς εἰπὼν οὔτησε κατ' ἀσπίδα πάντοσ' ἴσην.
οὐδ' ἔρρηξε χαλκόν. ἀνεγνάμφθη δέ οἱ αἰχμὴ
ἀσπίδ' ἐνὶ κρατερῇ. ὃ δὲ δεύτερος ὄρνυτο χαλκῷ
ἀτρείδης μενέλαος ἐπευξάμενος διὶ πατρὶ,
ἂψ δ' ἀναχαζομένοιο κατὰ στομάχοιο θέμεθλα
νύξ', ἐπὶ δ' αὐτὸς ἔρεισε βαρείῃ χειρὶ πιθήσας.
ἀντικρὺ δ' ἀπαλοῖο δι' αὐχένος ἤλυθ' ἀκωκή.
δούπησεν δὲ πεσών. ἀράβησε δὲ τεύχε' ἐπ' αὐτῷ.
αἵματί οἱ δεύοντο κόμαι χαρίτεσσιν ὁμοῖαι.
πλοχμοί θ' οἳ χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκωντο.
οἷον δὲ τρέφει ἔρνος ἀνὴρ ἐριθηλὲς ἐλαίης

Ῥῶ, δαναοὶ τρῶές τε, περὶ νέκυν ἀμφιμάχοντο.

Υδ' ἔλαθ' ἀτρέος υἱὸν ἀρηΐφιλον
μενέλαον.
πάτροκλος τρώεσσι δαμεὶς ἐν δηϊ-
οτῆτι.
βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ.
ἀμφὶ δ' ἄρ' αὐτῷ βαῖν', ὥς τις περὶ πόρτακι μήτηρ
πρωτοτόκος κινυρὴ, οὐ πρὶν εἰδυῖα τόκοιο,
ὣς περὶ πατρόκλῳ βαῖνε ξανθὸς μενέλαος.
πρόσθε δέ οἱ δόρυ τ' ἔσχε, καὶ ἀσπίδα πάντοσ' ἐΐσην.
τὸν κτάμεναι μεμαὼς, ὅς τις τοῦ γ' ἀντίος ἔλθοι,
οὐδ' ἄρα πάνθου υἱὸς ἐϋμμελίης ἀμέλησε,
πατρόκλοιο πεσόντος ἀμύμονος, ἄγχι δ' ἄρ' αὐτοῦ
ἔστη, καὶ προσέειπεν ἀρηΐφιλον μενέλαον,
ἀτρείδη μενέλαε, διοτρεφὲς ὄρχαμε λαῶν.
χάζεο, λεῖπε δὲ νεκρὸν, ἔα δ' ἔναρα βροτόεντα.
οὐ γάρ τις πρότερος τρώων κλειτῶν τ' ἐπικούρων
πάτροκλον βάλε δουρὶ κατὰ κρατερὴν ὑσμίνην.
τῷ με ἔα κλέος ἐσθλὸν ἐνὶ τρώεσσιν ἀρέσθαι.
μή σε βάλω, ἀπὸ δὲ μελιηδέα θυμὸν ἕλωμαι.
Τὸν δὲ μέγ' ὀχθήσας προσέφη ξανθὸς μενέλαος.
ζεῦ πάτερ, οὐ μὲν καλὸν ὑπέρβιον εὐχετάασθαι.
οὔτ' οὖν παρδάλιος τόσον μένος, οὔτε λέοντος.
οὔτε συὸς, κάπρου ὀλοόφρονος, οὗ τε μέγιστος
θυμὸς ἐνὶ στήθεσσι μέγα σθένεϊ βλεμεαίνει,
ὅσον πάνθου υἷες ἐϋμμελίαι φρονέουσιν.

οὐδὲ μὲν

αὐτίκα δὲ ξὺν δουρὶ μετ' αὐτομέδοντα βεβήκει,
ἀντίθεον θεράποντα, ποδώκεος αἰακίδαο.
ἵετο γὰρ βαλέειν· τὸν δ' ἔκφερον ὠκέες ἵπποι.
ἄμβροτοι, οὓς πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα.

## ΥΠΟΘΕΣΙΣ ΤΗΣ. Ρ. ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Ερὶ τοῦ πατρόκλου σώματος, κρατερὰ συνίσταται μάχη, καθ' ἣν καὶ εὔφορβος ἀναιρεῖται ὑπὸ μενελάου. ἕκτωρ δὲ τὴν ἀχιλλέως ἐνδύεται πανοπλίαν. καὶ ἀνθίσταται τοῖς ἕλλησιν. οἱ δὲ περὶ μενέλαον, ἀντίλοχον διαπέμπονται, πρὸς ἀχιλλέα, τὸν πατρόκλου θάνατον ἀγγέλλοντα, ὑποδύντες δὲ καὶ ἀράμενοι τὸ σῶμα τοῖς ὤμοις φέρουσιν. οἱ δὲ αἴαντες προμαχοῦσι καὶ ἀπείργουσι τοὺς πολεμίους.

τρωσὶν ὀρωρέχαται πολεμίζειν, ἔγχεϊ δ' αὐτὸς,
τρωσὶ φιλοπτολέμοισι μεταπρέπω, ὅ σφιν ἀμύνω
ἦμαρ ἀναγκαῖον. σὲ δ' ἐνθάδε γῦπες ἔδονται.
ἆ δεῖλ' οὐδέ τοι. ἐσθλὸς ἐὼν χραίσμησεν ἀχιλλεύς.
ὅς πού σοι μάλα πολλὰ μένων ἐπετέλλετ' ἰόντι.
μή μοι πρὶν ἰέναι πατρόκλεις ἱπποκέλευθε
νῆας ἀνὰ γλαφυρὰς, πρὶν γ' ἕκτορος ἀνδροφόνοιο.
αἱματόεντα χιτῶνα περὶ στήθεσσι δαΐξαι.
ὥς που σε προσέφη, σοὶ δὲ φρένας ἄφρονι πεῖθε.
τὸν δ' ὀλιγοδρανέων προσέφη πατρόκλεις ἱππεῦς.
ἤδη νῦν ἕκτορ μεγάλ' εὔχεο, σοὶ γὰρ ἔδωκε
νίκην ζεὺς κρονίδης καὶ ἀπόλλων, οἵ μ' ἐδάμασσαν,
ῥηιδίως, αὐτοὶ γὰρ ἀπ' ὤμων τεύχε' ἕλοντο.
τοιοῦτοι δ' εἴπερ μοι ἐείκοσιν ἀντεβόλησαν.
πάντες κ' αὐτόθ' ὄλοντο, ἐμῷ ὑπὸ δουρὶ δαμέντες.
ἀλλά με μοῖρ' ὀλοὴ καὶ λητοῦς ἔκτανεν υἱός.
ἀνδρῶν δ' εὔφορβος, σὺ δέ με τρίτος ἐξεναρίζεις.
ἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ φρεσὶ βάλλεο σῇσιν.
οὔθην οὐδ' αὐτὸς δηρὸν βέῃ, ἀλλά τοι ἤδη
ἄγχι παρέστηκε θάνατος, καὶ μοῖρα κραταιή.
χερσὶ δαμέντ' ἀχιλῆος ἀμύμονος αἰακίδαο.
Ὣς ἄρα μιν εἰπόντα, τέλος θανάτοιο κάλυψε.
ψυχὴ δ' ἐκ ῥεθέων πταμένη, ἄϊδος δὲ βεβήκει.
ὃν πότμον γοόωσα, λιποῦσ' ἀδροτῆτα καὶ ἥβην.
τὸν καὶ τεθνηῶτα, προσηύδα φαίδιμος ἕκτωρ.
πατρόκλεις, τί νύ μοι μαντεύεαι αἰπὺν ὄλεθρον,
τίς δ' οἶδ' εἴ κ' ἀχιλλεὺς θέτιδος παῖς ἠϋκόμοιο.
φθήῃ ἐμῷ ὑπὸ δουρὶ τυπεὶς, ἀπὸ θυμὸν ὀλέσσαι.
Ὣς ἄρα φωνήσας δόρυ χάλκεον ἐξ ὠτειλῆς
εἴρυσε λὰξ προβὰς, τὸν δ' ὕπτιον ὦσ' ἀπὸ δουρός.

αὐτίκα

λῦσε δέ οἱ θώρηκα ἄναξ διὸς υἱὸς ἀπόλλων.
τὸν δ' ἄτη φρένας εἷλε, λύθεν δ' ὑπὸ φαίδιμα γυῖα,
στῆ δὲ ταφών. ὄπιθεν δὲ, μετάφρενον ὀξέϊ δουρὶ
ὤμων μεσσηγὺ σχεδόθεν βάλε δάρδανος ἀνὴρ.
πανθοίδης εὔφορβος. ὃς ἡλικίην ἐκέκαστο,
ἔγχεΐ θ' ἱπποσύνῃ τε. πόδεσσί τε καρπαλίμοισι.
καὶ γὰρ δή ποτε φῶτας ἐείκοσι βῆσεν ἀφ' ἵππων
πρῶτ' ἐλθὼν σὺν ὄχεσφι διδασκόμενος πολέμοιο.
ὅς τοι πρῶτος ἐφῆκε βέλος πατρόκλεες ἱππεῦ.
οὐδὲ δάμασσ'. ὁ μὲν αὖθις ἀνέδραμε, μίκτο δ' ὁμίλῳ.
ἐκ χροὸς ἁρπάξας δόρυ μείλινον. οὐδ' ὑπέμεινε
πάτροκλον γυμνόν περ ἐόντ' ἐν δηιοτῆτι.
πάτροκλος δὲ θεοῦ πληγῇ καὶ δουρὶ δαμασθεὶς,
ἂψ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ' ἀλεείνων,
ἕκτωρ δ' ὡς εἶδεν πατροκλῆα μεγάθυμον
ἂψ ἀναχαζόμενον βεβλημένον ὀξέϊ χαλκῷ,
ἀγχίμολόν ῥά οἱ ἦλθε κατὰ στίχας, οὖτα δὲ δουρὶ,
νείατον ἐς κενεῶνα, διαπρὸ δὲ χαλκὸν ἔλασσε.
δούπησεν δὲ πεσών, μέγα δ' ἤκαχε λαὸν ἀχαιῶν.
ὡς δ' ὅτε σῦν ἀκάμαντα λέων ἐβιήσατο χάρμῃ.
τώτ' ὄρεος κορυφῇσι μέγα φρονέοντε μάχεσθον
πίδακος ἀμφ' ὀλίγης, ἐθέλουσι δὲ πινέμεν ἄμφω,
πολλὰ δέ τ' ἀσθμαίνοντα λέων ἐδάμασσε βίηφι.
ὣς πολέας πεφνόντα μενοιτίου ἄλκιμον υἱὸν,
ἕκτωρ πριαμίδης σχεδὸν ἔγχεϊ θυμὸν ἀπηύρα.
καί οἱ ἐπευχόμενος, ἔπεα πτερόεντ' ἀγόρευε.
πάτροκλ', ἦ που ἔφησθα πόλιν κεραϊξέμεν ἁμήν,
τρωϊάδας δὲ γυναῖκας ἐλεύθερον ἦμαρ ἀπούρας
ἄξειν ἐν νήεσσι φίλην ἐς πατρίδα γαῖαν.
νήπιε, τάων δὲ πρόσθ' ἕκτορος ὠκέες ἵπποι.

πολλὰ δὲ χερμάδια μεγάλ' ἀσπίδας ἐστυφέλιξε.
μαρναμένων ἀμφ' αὐτόν. ὃ δ' ἐν στροφάλιγγι κονίης.
κεῖτο μέγας μεγαλωστὶ λελασμένος ἱπποσυνάων,
ὄφρα μὲν ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκει.
τόφρα μάλ' ἀμφοτέρων βέλε' ἥπτετο, πῖπτε δὲ λαός.
ἦμος δ' ἠέλιος μετενίσετο βουλυτόνδε,
καὶ τότε δή ῥ' ὑπὲρ αἶσαν ἀχαιοὶ φέρτεροι ἦσαν.
ἐκ μὲν κεβριόνην βελέων ἥρωα ἔρυσαν
τρώων ἐξ ἐνοπῆς, καὶ ἀπ' ὤμων τεύχε' ἕλοντο.
πάτροκλος δὲ τρωσὶ κακὰ φρονέων ἐνόρουσε.
τρὶς μὲν ἔπειτ' ἐπόρουσε θοῷ ἀτάλαντος ἄρηϊ.
σμερδαλέα ἰάχων, τρὶς δ' ἐννέα φῶτας ἔπεφνεν.
ἀλλ' ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,
ἔνθ' ἄρα τοι πάτροκλε φάνη βιότοιο τελευτή.
ἤντετο γάρ τοι φοῖβος ἐνὶ κρατερῇ ὑσμίνῃ
δεινός, ὃ μὲν τὸν ἰόντα κατὰ κλόνον οὐκ ἐνόησεν.
ἠέρι γὰρ πολλῇ κεκαλυμμένος ἀντεβόλησε.
στῆ δ' ὄπιθε, πλῆξεν δὲ μετάφρενον εὐρέε τ' ὤμω.
χειρὶ καταπρηνεῖ, στρεφεδίνηθεν δέ οἱ ὄσσε.
τοῦ δ' ἀπὸ μὲν κρατὸς κυνέην βάλε φοῖβος ἀπόλλων.
ἡ δὲ κυλινδομένη καναχὴν ἔχε ποσσὶν ὑφ' ἵππων
αὐλῶπις τρυφάλεια, μιάνθησαν δὲ ἔθειραι,
αἵματι καὶ κονίῃσι πάρος γε μὲν οὐ θέμις ἦεν.
ἱππόκομον πήληκα μιαίνεσθαι κονίῃσιν,
ἀλλ' ἀνδρὸς θείοιο κάρη χαρίεντε μέτωπον,
ῥύετ' ἀχιλλῆος, τότε δὲ ζεὺς ἕκτορι δῶκεν
ᾗ κεφαλῇ φορέειν, σχεδόθεν δέ οἱ ἦεν ὄλεθρος,
πᾶν δέ οἱ ἐν χείρεσσιν ἄγη δολιχόσκιον ἔγχος.
βριθὺ μέγα στιβαρὸν κεκορυθμένον, αὐτὰρ ἀπ' ὤμων
ἀσπὶς σὺν τελαμῶνι χαμαὶ πέσε τερμιόεσσα.

λῦσε δὲ

τὸν δ' ἐπικερτομέων προσέφης πατρόκλεις ἱππεῦ·
ὢ πόποι, ἦ μάλ' ἐλαφρὸς ἀνὴρ ὃς ῥεῖα κυβιστᾷ·
εἰ δή που καὶ πόντῳ ἐν ἰχθυόεντι γένοιτο,
πολλοὺς ἂν κορέσειεν ἀνὴρ ὅδε τήθεα διφῶν
νηὸς ἀποθρῴσκων, εἰ καὶ δυσπέμφελος εἴη
ὡς νῦν ἐν πεδίῳ ἐξ ἵππων ῥεῖα κυβιστᾷ·
ἦ ῥα καὶ ἐν τρώεσσι κυβιστητῆρες ἔασιν·
Ὣς εἰπὼν ἐπὶ κεβριόνῃ ἥρωϊ βεβήκει,
οἶμα λέοντος ἔχων, ὅς τε σταθμοὺς κεραΐζων·
ἔβλητο πρὸς στῆθος, ἑή τέ μιν ὤλεσεν ἀλκή,
ὣς ἐπὶ κεβριόνῃ πατρόκλεις ἆλτο μεμαώς·
ἕκτωρ δ' αὖθ' ἑτέρωθεν ἀφ' ἵππων ἆλτο χαμᾶζε·
τὼ περὶ κεβριόναο λέονθ' ὣς δηρινθήτην,
ὥτ' ὄρεος κορυφῇσι περὶ κταμένης ἐλάφοιο,
ἄμφω πεινάοντε μέγα φρονέοντε μάχεσθον·
ὣς περὶ κεβριόναο δύω μήστωρες ἀϋτῆς·
πάτροκλός τε μενοιτιάδης καὶ φαίδιμος ἕκτωρ,
ἵεντ' ἀλλήλων ταμέειν χρόα νηλέϊ χαλκῷ
ἕκτωρ μὲν κεφαλῆφιν ἐπεὶ λάβεν, οὐχὶ μεθίει
πάτροκλος δ' ἑτέρωθεν ἔχεν ποδός, οἱ δὲ δὴ ἄλλοι
τρῶες καὶ δαναοὶ σύναγον κρατερὴν ὑσμίνην·
ὡς δ' εὖρός τε νότος τ' ἐριδαίνετον ἀλλήλοιιν
οὔρεος ἐν βήσσῃς βαθέην πελεμιζέμεν ὕλην·
φηγόν τε μελίην τε τανύφλοιόν τε κράνειαν·
αἵ τε πρὸς ἀλλήλας ἔβαλον τανυήκεας ὄζους·
ἠχῇ θεσπεσίῃ, πάταγος δέ τε ἀγνυμενάων·
ὣς τρῶες καὶ ἀχαιοὶ ἐπ' ἀλλήλοισι θορόντες
δῄουν, οὐδ' ἕτεροι μνώοντ' ὀλοοῖο φόβοιο·
πολλὰ δὲ κεβριόνην ἀμφ' ὀξέα δοῦρα πεπήγει·
ἰοί τε πτερόεντες ἀπὸ νευρῆφι θορόντες

λαοὺς ἐς τεῖχος ὁμοκλήσειεν ἀλῆναι·
ταῦτ' ἄρα οἱ φρονέοντι παρίστατο φοῖβος ἀπόλλων·
ἀνέρι εἰσάμενος αἰζηῷ τε κρατερῷ τε
ἀσίῳ, ὃς μήτρως ἦν ἕκτορος ἱπποδάμοιο·
αὐτοκασίγνητος ἑκάβης, υἱὸς δὲ δύμαντος·
ὃς φρυγίῃ ναίεσκε ῥοῇς ἔπι σαγγαρίοιο·
τῷ μιν ἐεισάμενος προσεφώνεε φοῖβος ἀπόλλων·
ἕκτορ τίπτε μάχης ἀποπαύεαι οὐδέ τί σε χρή·
αἴθ' ὅσον ἥσσων εἰμὶ τόσον σέο φέρτερος εἴην·
τῷ κε τάχα στυγερῶς πολέμου ἀπερωήσειας·
ἀλλ' ἄγε πατρόκλῳ ἔφεπε κρατερώνυχας ἵππους·
αἴ κέν πως μιν ἕλῃς δώῃ δέ τοι εὖχος ἀπόλλων·
Ὣς εἰπὼν, ὁ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν·
κεβριόνῃ δ' ἐκέλευσε δαΐφρονι φαίδιμος ἕκτωρ·
ἵππους ἐς πόλεμον πεπληγέμεν, αὐτὰρ ἀπόλλων
δύσεθ' ὅμιλον ἰὼν, ἐν δὲ κλόνον ἀργείοισιν
ἧκε κακὸν, τρωσὶν δὲ καὶ ἕκτορι κῦδος ὄπαζεν·
ἕκτωρ δ' ἄλλους μὲν δαναοὺς ἔα οὐδ' ἐνάριζεν·
αὐτὰρ, ὁ, πατρόκλῳ ἔπεχε κρατερώνυχας ἵππους·
πάτροκλος δ' ἑτέρωθεν ἀφ' ἵππων ἆλτο χαμᾶζε,
σκαιῇ ἔγχος ἔχων· ἑτέρηφι δὲ λάζετο πέτρον,
μάρμαρον ὀκριόεντα, τόν οἱ περὶ χεὶρ ἐκάλυψε·
ἧκε δ' ἐρεισάμενος οὐδὲ δὴν ἄζετο φωτός.
οὐδ' ἁλίωσε βέλος, βάλε δ' ἕκτορος ἡνιοχῆα
κεβριόνην, νόθον υἱὸν ἀγακλῆος πριάμοιο·
ἵππων ἡνί' ἔχοντα μετώπιον ὀξέϊ λᾶϊ·
ἀμφοτέρας δ' ὀφρῦς σύνελεν λίθος, οὐδέ οἱ ἔσχεν
ὀστέον, ὀφθαλμοὶ δὲ χαμαὶ πέσον ἐν κονίῃσιν
αὐτοῦ πρόσθε ποδῶν, ὁ δ' ἄρ' ἀρνευτῆρι ἐοικώς·
κάππεσ' ἀπ' εὐεργέος δίφρου, λίπε δ' ὀστέα θυμός

τὸν δ'

πάτροκλος δ' ἵπποισι καὶ αὐτομέδοντι κελεύσας.
τρῶας καὶ λυκίους μετεκίαθε, καὶ μέγ' ἀάσθη
νήπιος, εἰ δὲ ἔπος πηληϊάδαο φύλαξεν,
ἦ τ' ἂν ὑπέκφυγε κῆρα κακὴν, μέλανος θανάτοιο.
ἀλλ' αἰεί τε διὸς κρείσσων νόος ἠέ περ ἀνδρῶν
ὅς τε καὶ ἄλκιμον ἄνδρα φοβεῖ, καὶ ἀφείλετο νίκην.
ῥηϊδίως, ὅτε δ' αὐτὸς ἐποτρύνησι μάχεσθαι,
ὅς οἱ καὶ τότε θυμὸν ἐνὶ στήθεσιν ἐνῆκεν,
ἔνθα τίνα πρῶτον, τίνα δ' ὕστατον ἐξενάριξας
πατρόκλεις, ὅτε δή σε θεοὶ θάνατόν γε κάλεσσαν
ἄδρηστον μὲν πρῶτα, καὶ αὐτόνοον, καὶ ἔχεκλον,
καὶ πέριμον, μεγάδην, καὶ ἐπίστορα καὶ μελάνιππον
αὐτὰρ ἔπειτ' ἔλασον, καὶ μούλιον, ἠδὲ πυλάρτην.
τοὺς ἕλεν, οἱ δ' ἄλλοι φύγαδ' ἐμνώοντο ἕκαστος
ἔνθά κεν ὑψίπυλον τροίην ἕλον υἷες ἀχαιῶν
πατρόκλου ὑπὸ χερσί. περὶ πρὸ γὰρ ἔγχεϊ θῦεν
εἰ μὴ ἀπόλλων φοῖβος ἐϋδμήτου ἐπὶ πύργου
ἔστη, τῷ ὀλοὰ φρονέων, τρώεσσι δ' ἀρήγων.
τρὶς μὲν ἐπ' ἀγκῶνος βῆ τείχεος ὑψηλοῖο
πάτροκλος, τρὶς δ' αὐτὸν ἀπεστυφέλιξεν ἀπόλλων.
χείρεσιν ἀθανάτῃσι φαεινὴν ἀσπίδα νύσσων.
ἀλλ' ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,
δεινὰ δ' ὁμοκλήσας, προσέφη ἑκάεργος ἀπόλλων.
Χάζεο διογενὲς πατρόκλεες οὔ νύ τοι αἶσα
σῷ ὑπὸ δουρὶ, πόλιν πέρθαι τρώων ἀγερώχων.
οὐδ' ὑπ' ἀχιλλῆος, ὅς περ σέο πολλὸν ἀμείνων.
Ὣς φάτο. πάτροκλος δ' ἀνεχάζετο πολλὸν ὀπίσσω
μῆνιν ἀλευάμενος ἑκατηβόλου ἀπόλλωνος.
ἕκτωρ δ' ἐν σκαιῇσι πύλῃς, ἔχε μώνυχας ἵππους.
δίζε γὰρ ἠὲ μάχοιτο κατὰ κλόνον αὖθις ἐλάσσας,

ἐξαῦτις Τρῶάς τε καὶ Ἕκτορα χαλκοκορυστὴν,
ὤσαιτο προτὶ ἄστυ, πολέων δ' ἀπὸ θυμὸν ἕλοιτο.
Ἕκτορι δὲ πρωτίστῳ ἀνάλκιδα θυμὸν ἐνῆκεν.
ἐς δίφρον δ' ἀναβὰς φύγαδ' ἔτραπε, κέκλετο δ' ἄλλους
Τρῶας φευγέμεναι, γνῶ γὰρ Διὸς ἱρὰ τάλαντα.
ἔνθ' οὐδ' ἴφθιμοι Λύκιοι μένον, ἀλλ' ἐφόβηθεν
πάντες ἐπεὶ βασιλῆα ἴδον βεβλαμμένον ἦτορ,
κείμενον ἐν νεκύων ἀγύρει, πολέες γὰρ ἐπ' αὐτῷ
κάππεσον εὖτ' ἔριδα κρατερὴν ἐτάνυσσε Κρονίων.
οἱ δ' ἄρ' ἀπ' ὤμοιιν Σαρπηδόνος ἔντε' ἕλοντο,
χάλκεα μαρμαίροντα, τὰ μὲν κοίλας ἐπὶ νῆας
δῶκε φέρειν ἑτάροισι Μενοιτίου ἄλκιμος υἱός.
καὶ τότ' Ἀπόλλωνα προσέφη νεφεληγερέτα Ζεύς.
εἰ δ' ἄγε νῦν φίλε Φοῖβε κελαινεφὲς αἷμα κάθηρε,
ἐλθὼν ἐκ βελέων Σαρπηδόνα, καί μιν ἔπειτα
πολλὸν ἀπὸ προφέρων, λοῦσον ποταμοῖο ῥοῇσι,
χρῖσόν τ' ἀμβροσίῃ περὶ τ' ἄμβροτα εἵματα ἕσσον.
πέμπε δέ μιν πομποῖσιν ἅμα κραιπνοῖσι φέρεσθαι,
ὕπνῳ, καὶ θανάτῳ διδυμάοσιν, οἵ ῥά μιν ὦκα
θήσουσιν Λυκίης εὐρείης πίονι δήμῳ.
ἔνθά ἑ ταρχύσουσι κασίγνητοί τε, ἔται τε,
τύμβῳ τε στήλῃ τε, τὸ γὰρ γέρας ἐστὶ θανόντων.
Ὣς ἔφατ', οὐδ' ἄρα πατρὸς ἀνηκούστησεν Ἀπόλλων.
βῆ δὲ κατ' Ἰδαίων ὀρέων, ἐς φύλοπιν αἰνήν.
αὐτίκα δ' ἐκ βελέων Σαρπηδόνα δῖον ἀείρας,
πολλὸν ἀπὸ προφέρων λοῦσεν ποταμοῖο ῥοῇσι,
χρῖσέν τ' ἀμβροσίῃ, περὶ δ' ἄμβροτα εἵματα ἕσσε
πέμπε δέ μιν πομποῖσιν ἅμα κραιπνοῖσι φέρεσθαι,
ὕπνῳ καὶ θανάτῳ διδυμάοσιν, οἵ ῥά μιν ὦκα
κάτθεσαν ἐν Λυκίης εὐρείης πίονι δήμῳ.

αἶψά κε καὶ κρατερός περ ἐὼν καὶ χερσὶ πεποιθὼς
εὖχος ἐμοὶ δοίης, ψυχὴν δ' ἄϊδι κλυτοπώλῳ.
Ὡς φάτο· τὸν δ' ἐνένιπτε μενοιτίου ἄλκιμος υἱός.
μηριόνη, τί σὺ ταῦτα καὶ ἐσθλὸς ἐὼν ἀγορεύεις.
ὦ πέπον, οὔτι τρῶες ὀνειδείοις ἐπέεσσι
νεκροῦ χωρήσουσι· πάρος τινὰ γαῖα καθέξει.
„ ἐν γὰρ χερσὶ τέλος πολέμου, ἐπέων δ' ἐνὶ βουλῇ.
„ τῷ, οὔτι χρὴ μῦθον ὀφέλλειν ἀλλὰ μάχεσθαι.
Ὡς εἰπών, ὁ μὲν ἦρχ' ὁ δ' ἅμ' ἕσπετο ἰσόθεος φώς.
τῶν δ' ὥστε δρυτόμων ἀνδρῶν ὀρυμαγδὸς ὄρωρει
οὔρεος ἐν βήσσῃς, ἕκαθεν δέ τε γίνετ' ἀκουή.
ὣς τῶν ὤρνυτο δοῦπος ἀπὸ χθονὸς εὐρυοδείης.
χαλκοῦ τε ῥινοῦ τε, βοῶν τ' εὐποιητάων.
νυσσομένων ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν
οὐδ' ἂν ἔτι φράδμων περ ἀνήρ, σαρπηδόνα δῖον.
ἔγνω, ἐπεὶ βελέεσσι καὶ αἵματι καὶ κονίῃσιν.
ἐκ κεφαλῆς εἴλυτο διαμπερὲς ἐς πόδας ἄκρους.
οἳ δ' αἰεὶ περὶ νεκρὸν ὁμίλεον, ὡς ὅτε μυῖαι
σταθμῷ ἐπὶ βρομέωσι περιγλαγέας κατὰ πέλλας
ὥρῃ ἐν εἰαρινῇ, ὅτε τε γλάγος ἄγγεα δεύει.
ὣς ἄρα τοὶ περὶ νεκρὸν ὁμίλεον, οὐδέ ποτε ζεὺς
τρέψεν ἀπὸ κρατερῆς ὑσμίνης ὄσσε φαεινώ.
ἀλλὰ κατ' αὐτοὺς αἰὲν ὅρα καὶ φράζετο θυμῷ.
πολλὰ μάλ' ἀμφὶ φόνῳ πατρόκλου μερμηρίζων.
ἢ ἤδη κἀκεῖνον ἐνὶ κρατερῇ ὑσμίνῃ.
αὐτοῦ ἐπ' ἀντιθέῳ σαρπηδόνι φαίδιμος ἕκτωρ
χαλκῷ δῃώσῃ, ἀπό τ' ὤμων τεύχε' ἕληται.
ἢ ἔτι καὶ πλεόνεσσιν ὀφέλλει δὴ πόνον αἰπύν.
ὧδε δέ οἱ φρονέοντι, δοάσσατο κέρδιον εἶναι.
ὄφρ' ἠῢς θεράπων πηληϊάδεω ἀχιλῆος.

ἐτράπετ', ἔκτανε δὲ Βαθυκλῆα μεγάθυμον,
Χάλκωνος φίλον υἱόν, ὃς Ἑλλάδι οἰκία ναίων,
ὄλβῳ τε πλούτῳ τε μετέπρεπε μυρμιδόνεσσι.
τὸν μὲν ἄρα γλαῦκος, στῆθος μέσον οὔτασε δουρὶ
στρεφθεὶς ἐξαπίνης ὅτε μιν κατέμαρπτε διώκων.
δούπησεν δὲ πεσών, πυκινὸν δ' ἄχος ἔλλαβ' ἀχαιούς,
ὡς ἔπεσ' ἐσθλὸς ἀνήρ, μέγα δὲ φρένες κεχάροντο.
στὰν δ' ἀμφ' αὐτὸν ἰόντες ἀολλέες, οὐδ' ἄρ' ἀχαιοὶ
ἀλκῆς ἐξελάθοντο, μένος δ' ἰθὺς φέρον αὐτῶν.
ἔνθ' αὖ μηριόνης τρώων ἕλεν ἄνδρα κορυστὴν
λαόγονον θρασὺν υἱὸν ὀνήτορος, ὃς διὸς ἱρεὺς
ἰδαίου ἐτέτυκτο, θεὸς δ' ὣς τίετο δήμῳ.
τὸν βάλ' ὑπὸ γναθμοῖο καὶ οὔατος· ὦκα δὲ θυμὸς
ᾤχετ' ἀπὸ μελέων, στυγερὸς δ' ἄρα μιν σκότος εἷλεν.
αἰνείας δ' ἐπὶ μηριόνῃ δόρυ χάλκεον ἧκεν,
ἔλπετο γὰρ τεύξεσθαι ὑπασπίδια προβιβῶντος.
ἀλλ' ὃ μὲν ἄντα ἰδὼν, ἠλεύατο χάλκεον ἔγχος.
πρόσσω γὰρ κατέκυψε, τὸ δ' ἐξόπισθε δόρυ μακρὸν
οὔδει ἐνι σκίμφθη, ἐπὶ δ' οὐρίαχος πελεμίχθη
ἔγχεος, ἔνθα δ' ἔπειτ' ἀφίει μένος ὄβριμος ἄρης.
αἰχμὴ δ' αἰνείαο κραδαινομένη κατὰ γαίης.
ᾤχετ' ἐπεί ῥ' ἅλιον στιβαρῆς ἀπὸ χειρὸς ὄρουσεν.
αἰνείας δ' ἄρα θυμὸν ἐχώσατο, φώνησέν τε.
Μηριόνη τάχα κέν σε καὶ ὀρχηστήν περ ἐόντα.
ἔγχος ἐμὸν κατέπαυσε διαμπερές, εἴ σ' ἔβαλόν περ.
Τὸν δ' αὖ μηριόνης δουρικλυτὸς ἀντίον ηὔδα.
αἰνεία, χαλεπόν σε καὶ ἴφθιμόν περ ἐόντα,
πάντων ἀνθρώπων σβέσσαι μένος, ὅς κέ σευ ἄντα
ἔλθῃ ἀμυνόμενος, θνητὸς δέ νυ καὶ σὺ τέτυξαι.
εἰ καὶ ἐγώ σε βάλοιμι τυχὼν μέσον ὀξέϊ χαλκῷ.

αἶψά κε

Τρῶες καὶ λύκιοι καὶ μυρμιδόνες καὶ ἀχαιοὶ
σύμβαλον ἀμφὶ νέκυϊ κατατεθνεῶτι μάχεσθαι.
δεινὸν ἀΰσαντες, μέγα δ' ἔβραχε τεύχεα φωτῶν.
ζεὺς δ' ἐπὶ νύκτ' ὀλοὴν τάνυσε κρατερῇ ὑσμίνῃ.
ὄφρα φίλῳ περὶ παιδὶ μάχης ὀλοὸς πόνος εἴη.
ὦσαν δὲ πρότεροι τρῶες ἑλίκωπας ἀχαιούς.
βλῆτο γὰρ οὔτι κάκιστος ἀνὴρ μετὰ μυρμιδόνεσσιν,
υἱὸς ἀγακλῆος μεγαθύμου δῖος ἐπειγεύς.
ὅς ῥ' ἐν βουδείῳ εὐναιομένῳ ἤνασσε
τὸ πρὶν, ἀτὰρ τότε γ' ἐσθλὸν ἀνεψιὸν ἐξεναρίξας
ἐς πηλῆ' ἱκέτευσε, καὶ ἐς θέτιν ἀργυρόπεζαν.
οἵ δ' ἅμ' ἀχιλλῆϊ ῥηξήνορι πέμπον ἕπεσθαι.
ἴλιον εἰς εὔπωλον, ἵνα τρώεσσι μάχοιτο,
τόν ῥα τόθ' ἁπτόμενον νέκυος βάλε φαίδιμος ἕκτωρ.
χερμαδίῳ κεφαλὴν, ἡ δ' ἄνδιχα πᾶσα κεάσθη
ἐν κόρυθι βριαρῇ, ὁ δ' ἄρα πρηνὴς ἐπὶ νεκρῷ
κάππεσεν, ἀμφὶ δέ μιν θάνατος χύτο θυμοραϊστής.
πατρόκλῳ δ' ἄρ' ἄχος γένετο φθιμένου ἑτάροιο.
ἴθυσεν δὲ διὰ προμάχων ἴρηκι ἐοικὼς
ὠκέϊ· ὅς τ' ἐφόβησε κολοιούς τε ψῆράς τε
ὣς ἰθὺς λυκίων πατρόκλεις ἱπποκέλευθε.
ἔσσυο καὶ τρώων, κεχόλωσο δὲ κῆρ ἑτάροιο.
καί ῥ' ἔβαλε σθενέλαον ἰθαιμένεος φίλον υἱὸν
αὐχένα χερμαδίῳ· ῥῆξεν δ' ἀπὸ τοῖο τένοντε.
χώρησαν δ' ὑπό γε πρόμαχοι καὶ φαίδιμος ἕκτωρ
ὅσση δ' αἰγανέης ῥιπὴ ταναοῖο τέτυκται.
ἥν ῥά τ' ἀνὴρ ἀφίῃ πειρώμενος ἢ ἐν ἀέθλῳ,
ἠὲ καὶ ἐν πολέμῳ δηΐων ὕπο θυμοραϊστέων,
τόσσον ἐχώρησαν τρῶες· ὤσαντο δ' ἀχαιοί.
γλαῦκος δὲ πρῶτος λυκίων ἀγὸς ἀσπιστάων

αὐτὰρ ἔπειτα μετὰ Τρῶας κίε μακρὰ βιβάσθων.
πουλυδάμαντ' ἐπὶ πανθοΐδην καὶ ἀγήνορα δῖον
βῆ δὲ μετ' αἰνείαν τε καὶ ἕκτορα χαλκοκορυστήν.
ἀγχοῦ δ' ἱστάμενος ἔπεα πτερόεντα προσηύδα.
ἕκτορ, νῦν δὴ πάγχυ λελασμένος εἰς ἐπικούρων.
οἳ σέθεν εἵνεκα τῆλε φίλων καὶ πατρίδος αἴης,
θυμὸν ἀποφθινύθουσι, σὺ δ' οὐκ ἐθέλεις ἐπαμύνειν.
κεῖται σαρπηδὼν λυκίων ἀγὸς ἀσπιστάων,
ὃς λυκίην εἴρυτο δίκῃσί τε καὶ σθένεϊ ᾧ.
τὸν δ' ὑπὸ πατρόκλῳ δάμασ' ἔγχεϊ χάλκεος ἄρης.
ἀλλὰ φίλοι πάρστητε, νεμεσήθητε δὲ θυμῷ.
μὴ ἀπὸ τεύχε' ἕλωνται, ἀεικίσωσι δὲ νεκρόν,
μυρμιδόνες δαναῶν κεχολωμένοι ὅσοι ὄλοντο.
τοὺς ἐπὶ νηυσὶ θοῇσιν ἐπέφνομεν ἐγχείῃσιν.
Ὣς ἔφατο, τρῶας δὲ κατακρῆθεν λάβε πένθος
ἄσχετον οὐκ ἐπιεικτόν, ἐπεὶ σφισιν ἕρμα πόληος
ἔσκε καὶ ἀλλοδαπός περ ἐών. πολέες γὰρ ἅμ' αὐτῷ
λαοὶ ἕποντ'. ἐν δ' αὐτὸς ἀριστεύεσκε μάχεσθαι.
βὰν δ' ἰθὺς δαναῶν λελιημένοι. ἦρχε δ' ἄρα σφιν
ἕκτωρ χωόμενος σαρπηδόνος. αὐτὰρ ἀχαιοὺς
ὦρσε μενοιτιάδαο πατροκλῆος λάσιον κῆρ.
αἴαντε πρώτω προσέφη μεμαῶτε καὶ αὐτώ.
Αἴαντε, νῦν σφῶιν ἀμύνεσθαι φίλον ἔστω,
οἷοί περ πάρος ἦτε μετ' ἀνδράσιν ἢ καὶ ἀρείους.
κεῖται ἀνὴρ ὃς πρῶτος ἐσήλατο τεῖχος ἀχαιῶν
σαρπηδών, ἀλλ' εἴ μιν ἀεικισαίμεθ' ἑλόντες.
τεύχεά τ' ὤμοιιν ἀφελοίμεθα, καί τιν' ἑταίρων
αὐτοῦ ἀμυνομένων, δαμασαίμεθα νηλέϊ χαλκῷ.
Ὣς ἔφαθ' οἱ δὲ καὶ αὐτοὶ ἀλέξασθαι μενέαινον.
οἱ δ' ἐπεὶ ἀμφοτέρωθεν ἐκαρτύναντο φάλαγγας,

τρῶες καὶ

ἐκ χροὸς ἕλκε δόρυ, προτὶ δὲ φρένες αὐτῷ ἕποντο.
τοῖο δ' ἅμα ψυχήν τε, καὶ ἔγχεος ἐξέρυσ' αἰχμήν.
μυρμιδόνες δ' αὐτοῦ σχέθον ἵππους φυσιόωντας
ἱεμένους φοβέεσθαι, ἐπεὶ λίπον ἅρματ' ἀνάκτων.
γλαύκῳ δ' αἰνὸν ἄχος γένετο φθογγῆς ἀΐοντι.
ὠρίνθη δέ οἱ ἦτορ ὅτ' οὐ δύνατο προσαμῦναι.
χειρὶ δ' ἑλὼν, ἐπίεζε βραχίονα, τεῖρε γὰρ αὐτὸν
ἕλκος, ὃ δή μιν τεῦκρος ἐπεσσύμενον βάλεν ἰῷ
τείχεος ὑψηλοῖο ἀρὴν ἑτάροισιν ἀμύνων.
εὐχόμενος δ' ἄρα εἶπεν ἑκηβόλῳ ἀπόλλωνι.
Κλῦθι ἄναξ, ὅς που λυκίης ἐν πίονι δήμῳ
εἷς, ἢ ἐνὶ τροίῃ, δύνασαι δέ τε πάντος ἀκούειν
ἀνέρι κηδομένῳ, ὡς νῦν ἐμὲ κῆδος ἱκάνει.
ἕλκος μὲν γὰρ ἔχω τόδε καρτερὸν, ἀμφὶ δέ μοι χεὶρ
ὀξείῃς ὀδύνῃσιν ἐλήλαται, οὐδέ μοι αἷμα
τερσῆναι δύναται, βαρύθει δέ μοι ὦμος ὑπ' αὐτοῦ.
ἔγχος δ' οὐ δύναμαι σχεῖν ἔμπεδον, οὐδὲ μάχεσθαι
ἐλθὼν δυσμενέεσσιν, ἀνὴρ δ' ὤριστος ὄλωλε.
σαρπηδὼν διὸς υἱός, ὁ δ' οὐ παιδὶ ἀμύνει.
ἀλλὰ σύ πέρ μοι ἄναξ τόδε καρτερὸν ἕλκος ἄκεσσαι.
κοίμισον δ' ὀδύνας, δὸς δέ μοι κράτος ὄφρ' ἑτάροισι
κεκλόμενος λυκίοισιν, ἐποτρύνω πολεμίζειν.
αὐτός τ' ἀμφὶ νέκυϊ κατατεθνειῶτι μάχωμαι.
Ὣς ἔφατ' εὐχόμενος, τοῦ δ' ἔκλυε φοῖβος ἀπόλλων.
αὐτίκα παῦσ' ὀδύνας ἀπὸ δ' ἕλκεος ἀργαλέοιο,
αἷμα μέλαν τέρσηνε, μένος δέ οἱ ἔμβαλε θυμῷ.
γλαῦκος δ' ἔγνω ᾗσιν ἐνὶ φρεσὶ, γήθησέν τε.
ὅττι οἱ ὦκ' ἤκουσε μέγας θεὸς εὐξαμένοιο.
πρῶτα μὲν ὤτρυνεν λυκίων ἡγήτορας ἄνδρας.
πάντῃ ἐποιχόμενος σαρπηδόνος ἀμφιμάχεσθαι.

ἀΐξας ἀπέκοψε παρήορον, οὐδ' ἐμάτησε.
τὼ δ' ἰθυνθήτην, ἐν δὲ ῥυτῆρσι τάνυσθεν.
τὼ δ' αὖτις συνίτην ἔριδος πέρι θυμοβόροιο.
ἔνθ' αὖ Σαρπηδὼν μὲν ἀπήμβροτε δουρὶ φαεινῷ.
Πατρόκλου δ' ὑπὲρ ὦμον ἀριστερὸν ἤλυθ' ἀκωκὴ
ἔγχεος, οὐδ' ἔβαλ' αὐτόν, ὁ δ' ὕστερος ὤρνυτο χαλκῷ
Πάτροκλος, τοῦ δ' οὐχ ἅλιον βέλος ἔκφυγε χειρός.
ἀλλ' ἔβαλ' ἔνθ' ἄρα τε φρένες ἔρχαται ἀμφ' ἁδινὸν κῆρ.
ἤριπε δ' ὡς ὅτε τις δρῦς ἤριπεν, ἢ ἀχερωΐς.
ἠὲ πίτυς βλωθρή, τήν τ' οὔρεσι τέκτονες ἄνδρες
ἐξέταμον πελέκεσσι νεήκεσι νήϊον εἶναι.
ὣς ὁ πρόσθ' ἵππων καὶ δίφρου τανυσθεὶς
βεβρυχώς, κόνιος δεδραγμένος αἱματοέσσης.
ἠΰτε ταῦρον ἔπεφνε λέων ἀγέληφι μετελθὼν.
αἴθωνα μεγάθυμον ἐν εἰλιπόδεσσι βόεσσιν.
ὤλετό τε στενάχων ὑπὸ γαμφηλῇσι λέοντος.
ὣς ὑπὸ Πατρόκλῳ Λυκίων ἀγὸς ἀσπιστάων.
κτεινόμενος μενέαινε, φίλον δ' ὀνόμηνεν ἑταῖρον.
Γλαῦκε πέπον πολεμιστὰ μετ' ἀνδράσι νῦν σε μάλα χρὴ
αἰχμητήν τ' ἔμεναι καὶ θαρσαλέον πολεμιστήν.
νῦν τοι ἐελδέσθω πόλεμος κακὸς, εἰ θοός ἐσσι.
πρῶτα μὲν ὄτρυνον Λυκίων ἡγήτορας ἄνδρας.
πάντῃ ἐποιχόμενος Σαρπηδόνος ἀμφιμάχεσθαι.
αὐτὰρ ἔπειτα καὶ αὐτὸς ἐμεῦ πέρι μάρναο χαλκῷ.
σοὶ γὰρ ἐγὼ καὶ ἔπειτα κατηφείη καὶ ὄνειδος
ἔσσομαι ἤματα πάντα διαμπερὲς, εἴ κέ μ' ἀχαιοὶ
τεύχεα συλήσωσι νεῶν ἐν ἀγῶνι πεσόντα.
ἀλλ' ἔχεο κρατερῶς, ὄτρυνε δὲ λαὸν ἅπαντα.
Ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψεν
ὀφθαλμοὺς, ῥῖνάς θ', ὁ δὲ λὰξ ἐν στήθεσι βαίνων.

ἄλλο δέ τοι ἐρέω, σὺ δ᾽ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
αἴ κε ζῶον πέμψῃς σαρπηδόνα ὅνδε δόμονδε,
φράζεο μή τις ἔπειτα θεῶν ἐθέλῃσι καὶ ἄλλος,
πέμπειν ὃν φίλον υἱὸν ἀπὸ κρατερῆς ὑσμίνης·
πολλοὶ γὰρ περὶ ἄστυ μέγα πριάμοιο μάχονται
υἱέες ἀθανάτων, τοῖσιν κότον αἰνὸν ἐνήσεις·
ἀλλ᾽ εἴ τοι φίλος ἐστὶ, τεὸν δ᾽ ὀλοφύρεται ἦτορ·
ἤτοι μέν μιν ἔασον ἐνὶ κρατερῇ ὑσμίνῃ,
χέρσ᾽ ὕπο πατρόκλοιο μενοιτιάδαο δαμῆναι,
αὐτὰρ ἐπὴν δὴ τόν γε λίπῃ ψυχή τε καὶ αἰὼν,
πέμπειν μιν θάνατόν τε φέρειν καὶ νήδυμον ὕπνον·
εἰσόκε δὴ λυκίης εὐρείης δῆμον ἵκωνται·
ἔνθα ἑ ταρχύσουσι κασίγνητοί τε, ἔται τε
τύμβῳ τε στήλῃ τε, τὸ γὰρ γέρας ἐστὶ θανόντων·
Ως ἔφατ᾽ οὐδ᾽ ἀπίθησε πατὴρ ἀνδρῶν τε θεῶν τε·
αἱματοέσσας δὲ ψιάδας κατέχευεν ἔραζε·
παῖδα φίλον τιμῶν, τόν οἱ πάτροκλος ἔμελλε
φθίσειν ἐν τροίῃ ἐριβώλακι τηλόθι πάτρης·
οἱ δ᾽ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ᾽ ἀλλήλοισιν ἰόντες,
ἔνθ᾽ ἤτοι πάτροκλος μὲν ἀγακλειτὸν θρασυμήδην
ὅς ῥ᾽ ἠῢς θεράπων σαρπηδόνος ἦεν ἄνακτος·
τὸν βάλε νείαιραν κατὰ γαστέρα, λῦσε δὲ γυῖα·
σαρπηδὼν δ᾽ αὐτοῦ μὲν ἀπήμβροτε δουρὶ φαεινῷ
δεύτερος ὁρμηθείς· ὁ δὲ πήδασον οὔτασεν ἵππον
ἔγχεϊ δεξιὸν ὦμον· ὁ δ᾽ ἔβραχε θυμὸν ἀΐσθων·
κὰδ δ᾽ ἔπεσ᾽ ἐν κονίῃσι μακὼν ἀπὸ δ᾽ ἔπτατο θυμός,
τὼ δὲ διαστήτην, κρίκε δὲ ζυγὸν ἡνία δέ σφι
σύγχυτ᾽ ἐπειδὴ κεῖτο παρήορος ἐν κονίῃσι·
τοῖο μὲν αὐτομέδων δουρικλυτὸς εὕρετο τέκμαρ·
σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ,

κάππεσεν. ἀμφὶ δέ μιν θάνατος χύτο θυμοραϊστής.
αὐτὰρ ἔπειτ' ἐρύμαντα καὶ ἀμφοτερὸν, καὶ ἐπάλτην
τληπόλεμόν τε δαμαστορίδην, ἐχίοντε πῦριν τε,
ἰφέα τ' εὔιππόν τε, καὶ ἀργεάδην πολύμηλον.
πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ.
σαρπηδὼν δ' ὡς οὖν ἴδ' ἀμιτροχίτωνας ἑταίρους,
χέρσ' ὕπο πατρόκλοιο μενοιτιάδαο δαμέντας,
κέκλετ' ἄρ' ἀντιθέοισι καθαπτόμενος λυκίοισιν.
Αἰδὼς ὦ λύκιοι πόσε φεύγετε, νῦν θοοὶ ἐστέ.
ἀντήσω γὰρ ἐγὼ τοῦδ' ἀνέρος ὄφρα δαείω,
ὅς τις ὅδε κρατέει καὶ δὴ κακὰ πολλὰ ἔοργε
τρῶας. ἐπεὶ πολλῶν τε καὶ ἐσθλῶν γούνατ' ἔλυσεν.
ἦ ῥα, καὶ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε.
πάτροκλος δ' ἑτέρωθεν ἐπεὶ ἴδεν ἔκθορε δίφρου.
οἳ δ' ὥς τ' αἰγυπιοὶ γαμψώνυχες ἀγκυλοχεῖλαι
πέτρῃ ἐφ' ὑψηλῇ μεγάλα κλάζοντε μάχονται
ὣς οἳ κεκλήγοντες, ἐπ' ἀλλήλοισιν ὄρουσαν.
Τοὺς δὲ ἰδὼν ἐλέησε κρόνου πάϊς ἀγκυλομήτεω.
ἥρην δὲ προσέειπε κασιγνήτην ἄλοχόν τε,
ὤ μοι ἐγὼν ὅτε μοι σαρπηδόνα φίλτατον ἀνδρῶν,
μοῖρ' ὑπὸ πατρόκλοιο μενοιτιάδαο δαμῆναι.
διχθὰ δέ μοι κραδίη μέμονε φρεσὶν ὁρμαίνοντι.
ἤ μιν ζωὸν ἐόντα μάχης ἄπο δακρυοέσσης
θείω ἀναρπάξας λυκίης ἐνὶ πίονι δήμῳ,
ἦ ἤδη ὑπὸ χερσὶ μενοιτιάδαο δαμάσσω.
Τὸν δ' ἠμείβετ' ἔπειτα βοῶπις πότνια ἥρη.
αἰνότατε κρονίδη, ποῖον τὸν μῦθον ἔειπες;
ἄνδρα θνητὸν ἐόντα πάλαι πεπρωμένον αἴσῃ.
ἂψ ἐθέλεις θανάτοιο δυσηχέος ἐξαναλῦσαι;
ἕρδ', ἀτὰρ οὔτοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι.

ἄλλο δέ

ὡς δ' ὑπὸ λαίλαπι πᾶσα κελαινὴ βέβριθε χθὼν
ἤματ' ὀπωρινῷ, ὅτε λαβρότατον χέει ὕδωρ
Ζεύς, ὅτε δή τ' ἄνδρεσι κοτεσσάμενος χαλεπήνῃ·
οἳ βίῃ ἐν ἀγορῇ σκολιὰς κρίνωσι θέμιστας,
ἐκ δὲ δίκην ἐλάσωσι, θεῶν ὄπιν οὐκ ἀλέγοντες·
τῶν δέ τε πάντων μὲν ποταμοὶ πλήθουσι ῥέοντες,
πολλὰς δὲ κλιτῦς τότ' ἀποτμήγουσι χαράδραι,
ἐς δ' ἅλα πορφυρέην μεγάλα στενάχουσι ῥέουσαι
ἐξ ὀρέων ἐπὶ κάρ, μινύθει δέ τε ἔργ' ἀνθρώπων·
Ὣς ἵπποι Τρωαὶ μεγάλα στενάχοντο θέουσαι.
Πάτροκλος δ' ἐπεὶ οὖν πρώτας ἐπέκερσε φάλαγγας
ἂψ ἐπὶ νῆας ἔεργε παλιμπετές, οὐδὲ πόληος
εἴα ἱεμένους ἐπιβαινέμεν, ἀλλὰ μεσηγὺ
νηῶν καὶ ποταμοῦ καὶ τείχεος ὑψηλοῖο.
κτεῖνε μεταΐσσων, πολέων δ' ἀπετίνυτο ποινήν.
ἔνθ' ἤτοι Πρόνοον πρῶτον βάλε δουρὶ φαεινῷ.
στέρνον γυμνωθέντα παρ' ἀσπίδα, λῦσε δὲ γυῖα.
δούπησεν δὲ πεσών, ὁ δὲ Θέστορα Ἤνοπος υἱὸν
δεύτερον ὁρμηθείς, ὁ μὲν εὐξέστῳ ἐνὶ δίφρῳ
ἧστο ἀλείς, ἐκ γὰρ πλήγη φρένας ἐκ δ' ἄρα χειρῶν
ἡνία ἠΐχθησαν, ὁ δ' ἔγχεϊ νύξε παραστάς.
γναθμὸν δεξιτερὸν, διὰ δ' αὐτοῦ πεῖρεν ὀδόντων
εἷλκε δὲ δουρὸς ἑλὼν ὑπὲρ ἄντυγος. ὡς ὅτε τις φὼς
πέτρῃ ἐπὶ προβλῆτι καθήμενος ἱερὸν ἰχθὺν,
ἐκ πόντοιο θύραζε λίνῳ καὶ ἤνοπι χαλκῷ.
Ὣς εἷλκ' ἐκ δίφροιο κεχηνότα δουρὶ φαεινῷ.
καδδ' ἄρ' ἐπὶ στόμ' ἔωσε, πεσόντα δέ μιν λίπε θυμός.
αὐτὰρ ἔπειτ' Ἐρύαλον ἐπεσσύμενον βάλε πέτρῳ.
μέσσην κακκεφαλήν, ἡ δ' ἄνδιχα πᾶσα κεάσθη.
ἐν κόρυθι βριαρῇ, ὁ δ' ἄρα πρηνὴς ἐπὶ γαίῃ

σίνται ὑπ' ἐκ μήλων αἱρεύμενοι, αἵ τ' ἐν ὄρεσσι
ποιμένος ἀφραδίῃσι διέτμαγεν· οἱ δὲ ἰδόντες.
αἶψα διαρπάζουσιν ἀνάλκιδα θυμὸν ἐχούσας.
ὣς δαναοὶ τρώεσσιν ἐπέχραον, οἱ δὲ φόβοιο
δυσκελάδου μνήσαντο, λάθοντο δὲ θούριδος ἀλκῆς.
αἴας δ' ὁ μέγας αἰὲν ἐφ' ἕκτορι χαλκοκορυστῇ
ἵετ' ἀκοντίσαι, ὁ δὲ ἰδρείῃ πολέμοιο
ἀσπίδι ταυρείῃ κεκαλυμμένος εὐρέας ὤμους
σκέπτ' ὀϊστῶν τε ῥοῖζον καὶ δοῦπον ἀκόντων.
ἦ μὲν δὴ γίνωσκε μάχης ἑτεραλκέα νίκην.
ἀλλὰ καὶ ὣς ἀνέμιμνε, σάω δ' ἐρίηρας ἑταίρους.
Ως δ' ὅτ' ἀπ' οὐλύμπου νέφος ἔρχεται οὐρανὸν εἴσω,
αἰθέρος ἐκ δίης ὅτε τε ζεὺς λαίλαπα τείνει.
Ως τῶν ἐκ νηῶν γένετο ἰαχή τε φόβος τε.
οὐδὲ κατὰ μοῖραν πέραον πάλιν, ἕκτορα δ' ἵπποι
ἔκφερον ὠκύποδες σὺν τεύχεσι, λεῖπε δὲ λαὸν
τρωϊκόν, οὓς ἀέκοντας ὀρυκτὴ τάφρος ἔρυκε.
πολλοὶ δ' ἐν τάφρῳ ἐρυσάρματες ὠκέες ἵπποι,
ἄξαντ' ἐν πρώτῳ ῥυμῷ, λίπον ἅρματ' ἀνάκτων.
πάτροκλος δ' ἕπετο σφεδανὸν δαναοῖσι κελεύων,
τρωσὶ κακὰ φρονέων, οἱ δὲ ἰαχῇ τε φόβῳ τε,
πάσας πλῆσαν ὁδοὺς ἐπεὶ ἂρ τμάγεν, ὕψι δ' ἀέλλα
σκίδναθ' ὑπαὶ νεφέων, τανύοντο δὲ μώνυχες ἵπποι
ἄψορρον προτὶ ἄστυ, νεῶν ἄπο καὶ κλισιάων.
πάτροκλος δ' ᾗ πλεῖστον ὀρινόμενον ἴδε λαόν,
τῇ ῥ' ἔχ' ὁμοκλήσας, ὑπὸ δ' ἄξοσι φῶτες ἔπιπτον,
πρηνέες ἐξ ὀχέων, δίφροι δ' ἀνεκυμβαλίαζον.
ἀντικρὺ δ' ἀνὰ τάφρον ὑπέρθορον ὠκέες ἵπποι,
ἄμβροτοι, οὓς πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα,
πρόσσω ἱέμενοι, ἐπὶ δ' ἕκτορι κέκλετο θυμός.
ἵετο γὰρ βαλέειν, τὸν δ' ἔκφερον ὠκέες ἵπποι.

ὦμον ἄφαρ, πρυμνὸν δὲ βραχίονα δουρὸς ἀκωκὴ,
δρύψ' ἀπὸ μυώνων, ἀπὸ δ' ὀστέον ἄχρις ἄραξε.
δούπησεν δὲ πεσὼν, κατὰ δὲ σκότος ὄσσ' ἐκάλυψεν.
ὣς τὼ μὲν δοιοῖσι κασιγνήτοισι δαμέντε.
βήτην εἰς ἔρεβος, Σαρπηδόνος ἐσθλοὶ ἑταῖροι
υἷες ἀκοντισταὶ ἀμισωδάρου, ὅς ῥα χίμαιραν
θρέψεν ἀμαιμακέτην, πολέσιν κακὸν ἀνθρώποισιν.
αἴας δὲ κλεόβουλον ὀϊλιάδης ἐπορούσας,
ζωὸν ἕλε βλαφθέντα κατὰ κλόνον· ἀλλά οἱ αὖθι
λῦσε μένος πλήξας ξίφει αὐχένα κωπήεντι.
πᾶν δ' ὑπεθερμάνθη ξίφος αἵματι, τὸν δὲ κατ' ὄσσε
ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.
Πηνέλεως δὲ λύκων τε συνέδραμον, ἔγχεσι μὲν γὰρ
ἤμβροτον ἀλλήλων, μέλεον δ' ἠκόντισαν ἄμφω.
τὼ δ' αὖτις ξιφέεσσι συνέδραμον· ἔνθα λύκων μὲν
ἱπποκόμου κόρυθος φάλον ἤλασεν· ἀμφὶ δὲ καυλὸν,
φάσγανον ἐῤῥαίσθη, ὁ δ' ὑπ' οὔατος αὐχένα θεῖνε
πηνέλεως, πᾶν δ' εἴσω ἔδυ ξίφος, ἔσχε δὲ οἶον
δέρμα, παρηέρθη δὲ κάρη, ὑπέλυντο δὲ γυῖα.
μηριόνης δ' ἀκάμαντα κιχεὶς ποσὶ καρπαλίμοισι,
νύξ' ἵππων ἐπιβησόμενον κατὰ δεξιὸν ὦμον.
ἤριπε δ' ἐξ ὀχέων, κατὰ δ' ὀφθαλμῶν κέχυτ' ἀχλύς.
ἰδομενεὺς δ' ἐρύμαντα κατὰ στόμα νηλέϊ χαλκῷ
νύξε, τὸ δ' ἀντικρὺ δόρυ χάλκεον ἐξεπέρησε.
νέρθεν ὑπ' ἐγκεφάλοιο, κέασσε δ' ἄρ' ὀστέα λευκά.
ἐκ δὲ τίναχθεν ὀδόντες, ἐνέπλησθεν δέ οἱ ἄμφω
αἵματος ὀφθαλμοὶ, τὸ δ' ἀνὰ στόμα καὶ κατὰ ῥῖνας
πρῆσε χανὼν, θανάτου δὲ μέλαν νέφος ἀμφεκάλυψεν.
οὗτοι ἄρ' ἡγεμόνες δαναῶν ἕλον ἄνδρα ἕκαστος,
ὡς δὲ λύκοι ἄρνεσιν ἐπέχραον ἢ ἐρίφοισι,

ἐκ νηῶν δ' ἔλασεν κατὰ δ' ἔσβεσεν αἰθόμενον πῦρ.
ἡμιδαὴς δ' ἄρα νηῦς λίπετ' αὐτόθι, τοὶ δ' ἐφόβηθεν
τρῶες θεσπεσίῳ ὁμάδῳ· δαναοὶ δ' ἐπέχυντο
νῆας ἀνὰ γλαφυράς, ὅμαδος δ' ἀλίαστος ἐτύχθη.
ὡς δ' ὅτ' ἀφ' ὑψηλῆς κορυφῆς ὄρεος μεγάλοιο
κινήσῃ πυκινὴν νεφέλην στεροπηγερέτα ζεύς,
ἔκ τ' ἔφανον πᾶσαι σκοπιαὶ καὶ πρώονες ἄκροι
καὶ νάπαι, οὐρανόθεν δ' ἄρ ὑπερράγη ἄσπετος αἰθήρ.
ὡς δαναοὶ νηῶν μὲν ἀπωσάμενοι δήϊον πῦρ
τυτθὸν ἀνέπνευσαν πολέμου δ' οὐ γίνετ' ἐρωή.
οὐ γάρ πω τι τρῶες ἀρηϊφίλων ὑπ' ἀχαιῶν
προτροπάδην φοβέοντο μελαινάων ἀπὸ νηῶν
ἀλλ' ἔτ' ἄρ ἀνθίσταντο, νεῶν δ' ὑπόεικον ἀνάγκῃ.
ἔνθα δ' ἀνὴρ ἕλεν ἄνδρα, κεδασθείσης ὑσμίνης
ἡγεμόνων, πρῶτος δὲ μενοιτίου ἄλκιμος υἱός
αὐτίκ' ἄρα στρεφθέντος ἀρηϊλύκου βάλε μηρὸν
ἔγχεϊ ὀξυόεντι. διαπρὸ δὲ χαλκὸν ἔλασσε.
ῥῆξε δ' ὀστέον ἔγχος, ὁ δὲ πρηνὴς ἐπὶ γαίῃ
κάππεσ', ἀτὰρ μενέλαος ἀρήϊος οὖτα θόαντα
στέρνον γυμνωθέντα παρ' ἀσπίδα· λῦσε δὲ γυῖα.
φυλεΐδης δ' ἄμφικλον ἐφορμηθέντα δοκεύσας.
ἔφθη ὀρεξάμενος πρυμνὸν σκέλος ἔνθα πάχιστος
μυὼν ἀνθρώπου πέλεται, περὶ δ' ἔγχεος αἰχμῇ
νεῦρα διεσχίσθη, τὸν δὲ σκότος ὄσσ' ἐκάλυψε.
νεστορίδαι δ' ὁ μὲν, οὔτασ' ἀτύμνιον ὀξέϊ δουρὶ
ἀντίλοχος, λαπάρης δὲ διήλασε χάλκεον ἔγχος,
ἤριπε δὲ προπάροιθε· μάρις δ' αὐτοσχεδὸν δουρὶ
ἀντιλόχῳ ἐπόρουσε κασιγνήτοιο χολωθείς.
στὰς πρόσθεν νέκυος. τοῦ δ' ἀντίθεος θρασυμήδης,
ἔφθη ὀρεξάμενος πρὶν οὐτάσαι, οὐδ' ἀφάμαρτεν

ὦμον

τοὺς δ' εἴπερ παρά τίς τε κιὼν ἄνθρωπος ὁδίτης
κινήσῃ ἀέκων, οἱ δ' ἄλκιμον ἦτορ ἔχοντες
πρόσσω πᾶς πέτεται, καὶ ἀμύνει οἷσι τέκεσσι.
τῶν τότε μυρμιδόνες κραδίην καὶ θυμὸν ἔχοντες.
ἐκ νηῶν ἐχέοντο, βοὴ δ' ἄσβεστος ὀρώρει.
πάτροκλος δ' ἑτάροισιν ἐκέκλετο μακρὸν ἀΰσας·
Μυρμιδόνες ἕταροι πηληϊάδεω ἀχιλῆος
ἀνέρες ἐστὲ φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς·
ὡς ἂν πηλεΐδην τιμήσομεν ὃς μέγ' ἄριστος
ἀργείων παρὰ νηυσὶ καὶ ἀγχέμαχοι θεράποντες.
γνῷ δὲ καὶ ἀτρεΐδης εὐρυκρείων ἀγαμέμνων.
ἣν ἄτην, ὅτ' ἄριστον ἀχαιῶν οὐδὲν ἔτισεν.
Ὣς εἰπὼν ὤτρυνε μένος καὶ θυμὸν ἑκάστου.
ἐν δ' ἔπεσον τρώεσσιν ἀολλέες, ἀμφὶ δὲ νῆες
σμερδαλέον κονάβησαν, ἀϋσάντων ὑπ' ἀχαιῶν.
τρῶες δ' ὡς εἴδοντο μενοιτίου ἄλκιμον υἱόν,
αὐτὸν καὶ θεράποντα σὺν ἔντεσι μαρμαίροντας,
πᾶσιν ὀρίνθη θυμός, ἐκίνηθεν δὲ φάλαγγες.
ἐλπόμενοι παρὰ ναῦφιν ποδώκεα πηλείωνα
μηνιθμὸν μὲν ἀποῤῥῖψαι, φιλότητα δ' ἑλέσθαι·
πάπτηνε δὲ ἕκαστος ὅπῃ φύγοι αἰπὺν ὄλεθρον.
πάτροκλος δὲ πρῶτος ἀκόντισε δουρὶ φαεινῷ
ἀντικρὺ κατὰ μέσσον ὅτι πλεῖστοι κλονέοντο.
νηὶ παρὰ πρύμνῃ μεγαθύμου πρωτεσιλάου.
καὶ βάλε πυραίχμην· ὃς παίονας ἱπποκορυστάς,
ἤγαγεν ἐξ ἀμυδῶνος, ἀπ' ἀξίου εὐρὺ ῥέοντος·
τὸν βάλε δεξιὸν ὦμον, ὃ δ' ὕπτιος ἐν κονίῃσι
κάππεσεν οἰμώξας, ἕταροι δέ μιν ἀμφεφόβηθεν
παίονες, ἐν γὰρ πάτροκλος φόβον ἧκεν ἅπασιν·
ἡγεμόνα κτείνας, ὃς ἀριστεύεσκε μάχεσθαι.

Ζεῦ ἄνα δωδωναῖε, πελασγικὲ, τηλόθι ναίων
δωδώνης μεδέων δυσχειμέρου, ἀμφὶ δὲ σελλοὶ
σοὶ ναίουσ' ὑποφῆται ἀνιπτόποδες χαμαιεῦναι.
ἠ μὲν δή ποτ' ἐμὸν ἔπος ἔκλυες εὐξαμένοιο.
τίμησας μὲν ἐμὲ, μέγα δ' ἴψαο λαὸν ἀχαιῶν.
ἠδ' ἔτι καὶ νῦν μοι τόδ' ἐπικρήηνον ἐέλδωρ.
αὐτὸς μὲν γὰρ ἐγὼ μενέω νηῶν ἐν ἀγῶνι,
ἀλλ' ἕταρον πέμπω πολέσι μετὰ μυρμιδόνεσσι
μάρνασθαι, τῷ κῦδος ἅμα πρόες εὐρύοπα ζεῦ.
θάρσυνον δέ οἱ ἦτορ ἐνὶ φρεσὶν, ὄφρα καὶ ἕκτωρ
εἴσεται, ἤ ῥα καὶ οἶος ἐπίστηται πολεμίζειν
ἡμέτερος θεράπων, ἤ οἱ τότε χεῖρες ἄαπτοι
μαίνονθ' ὁππότ' ἐγώ περ ἴω μετὰ μῶλον ἄρηος.
αὐτὰρ ἐπεί κ' ἀπὸ ναῦφι μάχην ἐνοπήν τε δίηται
ἀσκηθής μοι ἔπειτα θοὰς ἐπὶ νῆας ἵκοιτο.
τεύχεσί τε ξὺν πᾶσι καὶ ἀγχεμάχοις ἑτάροισιν.
Ὣς ἔφατ' εὐχόμενος. τοῦ δ' ἔκλυε μητίετα ζεύς.
τῷ δ' ἕτερον μὲν ἔδωκε πατὴρ, ἕτερον δ' ἀνένευσε.
νηῶν μέν οἱ ἀπώσασθαι πόλεμόν τε μάχην τε
δῶκε, σόον δ' ἀνένευσε μάχης ἐξαπονέεσθαι.
ἤτοι ὁ μὲν σπείσας τε καὶ εὐξάμενος διὶ πατρί.
ἂψ κλισίην εἰσῆλθε δέπας δ' ἀπέθηκ' ἐνὶ χηλῷ.
στῆ δὲ πάροιθ' ἐλθὼν κλισίης, ἔτι δ' ἤθελε θυμῷ
εἰσιδέειν τρώων καὶ ἀχαιῶν φύλοπιν αἰνήν.
οἱ δ' ἅμα πατρόκλῳ μεγαλήτορι θωρηχθέντες
ἔστιχον, ὄφρ' ἐν τρωσὶ μέγα φρονέοντες ὄρουσαν.
αὐτίκα δὲ σφήκεσσιν ἐοικότες ἐξεχέοντο
εἰνοδίοις, οὓς παῖδες ἐριδμαίνωσιν ἔθοντες
αἰεὶ κερτομέοντες ὁδῷ ἔπι οἰκί' ἔχοντας
νηπίαχοι, ξυνὸν δὲ κακὸν πολέεσσι τιθεῖσι.

σχέτλιε πηλέος υἱὲ χόλῳ ἄρα σ' ἔτρεφε μήτηρ
νηλεὲς, ὃς παρὰ νηυσὶν ἔχεις ἀέκοντας ἑταίρους.
οἴκαδέ περ σὺν νηυσὶ νεώμεθα ποντοπόροισιν
αὖτις, ἐπεὶ ῥά τοι ὧδε κακὸς χόλος ἔμπεσε θυμῷ.
ταῦτά μ' ἀγειρόμενοι, θάμ' ἐβάζετε, νῦν δὲ πέφανται
φυλόπιδος μέγα ἔργον ἑῆς τὸ πρίν γ' ἐράασθε.
ἔνθά τις ἄλκιμον ἦτορ ἔχων, τρώεσσι μαχέσθω.
Ὣς εἰπὼν, ὤτρυνε μένος καὶ θυμὸν ἑκάστου.
μᾶλλον δὲ στίχες ἄρθεν ἐπεὶ βασιλῆος ἄκουσαν.
ὡς δ' ὅτε τοῖχον ἀνὴρ ἀράρῃ πυκινοῖσι λίθοισι
δώματος ὑψηλοῖο βίας ἀνέμων ἀλεείνων,
ὣς ἄραρον κόρυθές τε καὶ ἀσπίδες ὀμφαλόεσσαι,
ἀσπὶς ἄρ' ἀσπίδ' ἔρειδε, κόρυς κόρυν, ἀνέρα δ' ἀνήρ,
ψαῦον δ' ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισι,
νευόντων, ὡς πυκινοὶ ἐφέστασαν ἀλλήλοισι,
πάντων δὲ προπάροιθε δύ' ἀνέρε θωρήσσοντο.
πάτροκλός τε καὶ αὐτομέδων ἕνα θυμὸν ἔχοντες,
πρόσθεν μυρμιδόνων πολεμιζέμεν, αὐτὰρ ἀχιλλεὺς,
βῆ ῥ' ἴμεν ἐς κλισίην, χηλοῦ δ' ἀπὸ πῶμ' ἀνέῳγε
καλῆς δαιδαλέης. τήν οἱ θέτις ἀργυρόπεζα
θῆκ' ἐπὶ νηὸς ἄγεσθαι, ἐμπλήσασα χιτώνων
χλαινάων τ' ἀνεμοσκεπέων, οὔλων τε ταπήτων.
ἔνθα δέ οἱ δέπας ἔσκε τετυγμένον, οὐδέ τις ἄλλος
οὔτ' ἀνδρῶν πίνεσκεν ἀπ' αὐτοῦ αἴθοπα οἶνον,
οὔτέ τεῳ σπένδεσκε θεῶν, ὅτε μὴ διὶ πατρί,
τό ῥα τότ' ἐκ χηλοῖο λαβὼν ἐκάθηρε θεείῳ
πρῶτον, ἔπειτα δ' ἔνιψ' ὕδατος καλῇσι ῥοῇσι,
νίψατο δ' αὐτὸς χεῖρας, ἀφύσσατο δ' αἴθοπα οἶνον,
εὔχετ' ἔπειτα στὰς μέσῳ ἕρκεϊ, λεῖβε δὲ οἶνον,
οὐρανὸν εἰσανιδὼν διὰ δ' οὐ λάθε τερπικέραυνον.

τῆς μὲν ἰῆς στιχὸς ἦρχε μενέσθιος αἰολοθώρηξ·
υἱὸς σπερχειοῖο διϊπετέος ποταμοῖο,
ὃν τέκε πηλῆος θυγάτηρ καλὴ πολυδώρη·
σπερχειῷ ἀκάμαντι γυνὴ θεῷ εὐνηθεῖσα·
αὐτὰρ ἐπίκλησιν βώρῳ περιήρεος υἷι
ὅς ῥ' ἀναφανδὸν ὄπυιε πορὼν, ἀπερείσια ἕδνα·
τῆς δ' ἑτέρης, εὔδωρος ἀρήϊος ἡγεμόνευε
παρθένιος, τὸν ἔτικτε χορῷ καλὴ πολυμήλη
φύλαντος θυγάτηρ, τῆς δὲ κρατὺς ἀργειφόντης
ἠράσατ' ὀφθαλμοῖσιν ἰδὼν μετὰ μελπομένῃσιν
ἐν χορῷ ἀρτέμιδος χρυσηλακάτου κελαδεινῆς,
αὐτίκα δ' εἰς ὑπερῷ' ἀναβὰς, παρελέξατο λάθρῃ·
ἑρμείας ἀκάκητα πόρεν δέ οἱ ἀγλαὸν υἱὸν
εὔδωρον, πέρι μὲν θείειν ταχὺν, ἠδὲ μαχητήν·
αὐτὰρ ἐπειδὴ τόν γε μογοστόκος εἰλείθυια
ἐξάγαγε πρὸ φόωσδε καὶ ἠελίου ἴδεν αὐγὰς,
τὴν μὲν ἐχεκλῆος κρατερὸν μένος ἀκτορίδαο·
ἠγάγετο πρὸς δώματ', ἐπεὶ πόρε μυρία ἕδνα
τὸν δ' ὁ γέρων φύλας εὖ ἔτρεφεν, ἠδ' ἀτίταλλεν·
ἀμφαγαπαζόμενος ὡσεὶ θ' ἑὸν υἱὸν ἐόντα·
τῆς δὲ τρίτης, πείσανδρος ἀρήϊος ἡγεμόνευε,
μαιμαλίδης, ὃς πᾶσι μετέπρεπε μυρμιδόνεσσιν
ἔγχεϊ μάρνασθαι μετὰ πηλείωνος ἑταῖρον·
τῆς δὲ τετάρτης ἦρχε γέρων ἱππηλάτα φοῖνιξ·
πέμπτης δ' ἀλκιμέδων, λαέρκεος υἱὸς ἀμύμων·
αὐτὰρ ἐπειδὴ πάντας ἅμ' ἡγεμόνεσσιν ἀχιλλεὺς
στῆσεν ἐῢ κρίνας, κρατερὸν δ' ἐπὶ μῦθον ἔτελλε·
Μυρμιδόνες, μή τίς μοι ἀπειλάων λελαθέσθω,
ἃς ἐπὶ νηυσὶ θοῇσιν ἀπειλεῖτε τρώεσσι,
πάνθ' ὑπὸ μηνιθμὸν, καί μ' ᾐτιάασθε ἕκαστος·

σχέτλιε

πηλιάδα μελίην, τὴν, πατρὶ φίλῳ πόρε χείρων
πηλίου ἐκ κορυφῆς φόνον ἔμμεναι ἡρώεσσιν.
ἵππους δ' αὐτομέδοντα θοῶς ζευγνύμεν' ἄνωγε.
τόν μετ' ἀχιλλῆα ῥηξήνορα τῖε μάλιστα.
πιστότατος δέ οἱ ἔσκε μάχῃ ἐνὶ μεῖναι ὁμοκλήν.
τῷ δὲ καὶ αὐτομέδων ὕπαγε ζυγὸν ὠκέας ἵππους.
ξάνθον, καὶ βαλίον, τὼ ἅμα πνοιῇσι πετέσθην.
τοὺς ἔτεκε ζεφύρῳ ἀνέμῳ ἅρπυια ποδάργη.
βοσκομένη λειμῶνι παρὰ ῥόον ὠκεανοῖο.
ἐν δὲ παρηορίῃσιν ἀμύμονα πήδασον ἵει.
τόν ῥά ποτ' ἠετίωνος ἑλὼν πόλιν, ἤγαγ' ἀχιλλεύς.
ὃς καὶ θνητὸς ἐών, ἕπεθ' ἵπποις ἀθανάτοισι.
μυρμιδόνας δ' ἄρ ἐποιχόμενος, θώρηξεν ἀχιλλεύς,
πάντας ἀνὰ κλισίας σὺν τεύχεσιν, οἱ δὲ λύκοι ὣς
ὠμοφάγοι τοῖσι τε περὶ φρένας ἄσπετος ἀλκή,
οἵ τ' ἔλαφον κεραὸν μέγαν οὔρεσι δηώσαντες
δάπτουσιν. πᾶσιν δὲ παρήϊον αἵματι φοινόν
καί τ' ἀγεληδὸν ἴασιν ἀπὸ κρήνης μελανύδρου,
λάψοντες γλώσσῃσιν ἀραιῇσι μέλαν ὕδωρ,
ἄκρον ἐρευγόμενοι φόνον αἵματος. ἐν δέ τε θυμὸς
στήθεσιν ἄτρομός ἐστι, περιστένεται δέ τε γαστήρ.
τοῖοι μυρμιδόνων ἡγήτορες ἠδὲ μέδοντες,
ἀμφ' ἀγαθὸν θεράποντα ποδώκεος αἰακίδαο
ῥώοντ' ἐν δ' ἄρα τοῖσιν ἀρήϊος ἵστατ' ἀχιλλεύς.
ὀτρύνων ἵππους τε, καὶ ἀνέρας ἀσπιδιώτας.
πεντήκοντ' ἦσαν νῆες θοαὶ ᾗσιν ἀχιλλεὺς
ἐς τροίην ἡγεῖτο διῒ φίλος, ἐν δὲ ἑκάστῃ,
πεντήκοντ' ἔσαν ἄνδρες ἐπὶ κληῖσιν ἑταῖροι.
πέντε δ' ἄρ ἡγεμόνας ποιήσατο, τοῖς ἐπεποίθει
σημαίνειν, αὐτὸς δὲ μέγα κρατέων ἤνασσε

πείθεο δ' ὥς τοι ἐγὼ μύθου τέλος ἐν φρεσὶ θείω.
ὡς ἄν μοι τιμὴν μεγάλην καὶ κῦδος ἄρηαι
πρὸς πάντων Δαναῶν, ἀτὰρ οἱ περικαλλέα κούρην
ἂψ ἀπονάσσωσιν, ποτὶ δ' ἀγλαὰ δῶρα πόρωσιν.
ἐκ νηῶν ἐλάσας ἰέναι πάλιν. εἰ δέ κεν αὖ τοι
δώῃ κῦδος ἀρέσθαι ἐρίγδουπος πόσις ἥρης,
μή σύ γ' ἄνευθεν ἐμοῖο λιλαίεσθαι πολεμίζειν
τρωσὶ φιλοπτολέμοισιν, ἀτιμότερον δέ με θήσεις.
μὴ δ' ἐπαγαλλόμενος πολέμῳ καὶ δηϊοτῆτι
τρῶας ἐναιρόμενος προτὶ ἴλιον ἡγεμονεύειν,
μή τις ἀπ' οὐλύμποιο θεῶν αἰειγενετάων
ἐμβήῃ. μάλα τούς γε φιλεῖ ἑκάεργος ἀπόλλων.
ἀλλὰ πάλιν τρωπᾶσθαι ἐπὴν φάος ἐν νήεσσι
θείῃς, τοὺς δὲ δ' ἔα πεδίον καταδηριάασθαι.
αἲ γὰρ ζεῦ τε πάτερ, καὶ ἀθηναίη καὶ ἄπολλον.
μή τέ τις οὖν τρώων θάνατον φύγοι ὅσσοι ἔασι,
μή τέ τις ἀργείων, νῶϊν δ' ἐκδύμεν ὄλεθρον.
ὄφρ' οἶοι τροίης ἱερὰ κρήδεμνα λύοιμεν.
Ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον.
αἴας δ' οὐκέτ' ἔμιμνε· βιάζετο γὰρ βελέεσσι.
δάμνα μιν ζηνός τε νόος, καὶ τρῶες ἀγαυοὶ
βάλλοντες, δεινὴν δὲ περὶ κροτάφοισι φαεινὴ
πήληξ βαλλομένη καναχὴν ἔχε. βάλλετο δ' αἰεὶ
κὰπ φάλαρ' εὐποίηθ'. ὁ δ' ἀριστερὸν ὦμον ἔκαμνεν
ἔμπεδον αἰὲν ἔχων σάκος αἰόλον, οὐδὲ δύναντο,
ἀμφ' αὐτῷ πελεμίξαι, ἐρείδοντες βελέεσσιν.
αἰεὶ δ' ἀργαλέῳ ἔχετ' ἄσθματι. κὰδ δέ οἱ ἱδρὼς
πάντοθεν ἐκ μελέων πολὺς ἔρρεεν, οὐδέ πη εἶχεν
ἀμπνεῦσαι, πάντῃ δὲ κακὸν κακῷ ἐστήρικτο.
Ἔσπετε νῦν μοι μοῦσαι ὀλύμπια δώματ' ἔχουσαι.

ὁππότε δὴ τὸν ὁμοῖον ἀνὴρ ἐθέλῃσιν ἀμέρσαι,
καὶ γέρας ἂψ ἀφελέσθαι ὅτε κρατεῖ προβεβήκῃ,
αἰνὸν ἄχος τό μοί ἐστιν, ἐπεὶ πάθον ἄλγεα θυμῷ.
κούρην ἣν ἄρα μοι γέρας ἔξελον υἷες ἀχαιῶν,
δουρὶ δ' ἐμῷ κτεάτισσα, πόλιν εὐτείχεα πέρσας.
τὴν ἂψ ἐκ χειρῶν ἕλετο κρείων ἀγαμέμνων
ἀτρείδης, ὡσεί τιν' ἀτίμητον μετανάστην.
ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν οὐδ' ἄρα πως ἦν
ἀσπερχὲς κεχολῶσθαι ἐνὶ φρεσίν. ἤτοι ἔφην γε
οὐ πρὶν μηνιθμὸν καταπαυσέμεν, ἀλλ' ὁπόταν δὴ
νῆας ἐμὰς ἀφίκηται ἀϋτή τε, πόλεμός τε.
τύνη δ' ὤμοιιν μὲν ἐμὰ κλυτὰ τεύχεα δῦθι,
ἄρχε δὲ μυρμιδόνεσσι φιλοπτολέμοισι μάχεσθαι.
εἰ δὴ κυάνεον τρώων νέφος ἀμφιβέβηκε.
νηυσὶν ἐπικρατέως, οἱ δὲ ῥηγμῖνι θαλάσσης
κεκλίαται, χώρης ὀλίγην ἔτι μοῖραν ἔχοντες
ἀργεῖοι, τρώων δὲ πόλις ἐπὶ πᾶσα βέβηκε
θάρσυνος, οὐ γὰρ ἐμῆς κόρυθος λεύσσουσι μέτωπον
ἐγγύθι λαμπομένης, τάχα κεν φεύγοντες ἐναύλους
πλήσειαν νεκύων, εἴ μοι κρείων ἀγαμέμνων
ἤπια εἰδείη. νῦν δὲ στρατὸν ἀμφιμάχονται.
οὐ γὰρ τυδείδεω διομήδεος ἐν παλάμῃσι,
μαίνεται ἐγχείη δαναῶν ἄπο λοιγὸν ἀμῦναι,
οὐδέπω ἀτρείδεω ὀπὸς ἔκλυον αὐδήσαντος.
ἐχθρῆς ἐκ κεφαλῆς. ἀλλ' ἕκτορος ἀνδροφόνοιο
τρωσὶ κελεύοντος περιάγνυται. οἱ δ' ἀλαλητῷ
πᾶν πεδίον κατέχουσι, μάχῃ νικῶντες ἀχαιούς.
ἀλλὰ καὶ ὣς πάτροκλε, νεῶν ἄπο, λοιγὸν ἀμύνων
ἔμπεσ' ἐπικρατέως· μὴ δὴ πυρὸς αἰθομένοιο
νῆας ἐνιπρήσωσι, φίλον δ' ἀπὸ νόστον ἕλωνται.

πείθεο

οἱ μὲν γὰρ δὴ πάντες ὅσοι πάρος ἦσαν ἄριστοι.
ἐν νηυσὶν κέαται, βεβλημένοι οὐτάμενοί τε.
βέβληται μὲν ὁ τυδείδης κρατερὸς διομήδης.
οὔτασται δ' ὀδυσεὺς δουρικλυτὸς, ἠδ' ἀγαμέμνων.
βέβληται δὲ καὶ εὐρύπυλος κατὰ μηρὸν ὀϊστῷ.
τοὺς μέν τ' ἰητροὶ πολυφάρμακοι ἀμφιπένονται.
ἕλκε' ἀκειόμενοι, σὺ δ' ἀμήχανος ἔπλευ ἀχιλλεῦ.
μὴ ἐμέ γ' οὖν οὗτός γε λάβοι χόλος ὃν σὺ φυλάσσεις
αἰναρέτη, τίς σευ ἄλλος ὀνήσεται ὀψίγονός περ.
αἴ κε μὴ ἀργείοισιν ἀεικέα λοιγὸν ἀμύνῃς
νηλεὲς, οὐκ ἄρα σοί γε πατὴρ ἦν ἱππότα πηλεύς.
οὐδὲ θέτις μήτηρ, γλαυκὴ δέ σε τίκτε θάλασσα.
πέτραι τ' ἠλίβατοι, ὅτι τοι νόος ἐστὶν ἀπηνής.
εἰ δέ τινα φρεσὶ σῇσι θεοπροπίην ἀλεείνεις.
καί τινά τοι πὰρ ζηνὸς ἐπέφραδε πότνια μήτηρ.
ἀλλ' ἐμέ περ πρόες ὦχ' ἅμα δ' ἄλλον λαὸν ὄπασσον
μυρμιδόνων, ἤν πού τι φόως δαναοῖσι γένωμαι.
δὸς δέ μοι ὤμοιιν τὰ σὰ τεύχεα θωρηχθῆναι.
αἴ κ' ἐμὲ σοὶ ἴσκοντες ἀπόσχωνται πολέμοιο
τρῶες, ἀναπνεύσωσι δ' ἀρήϊοι υἷες ἀχαιῶν
τειρόμενοι, ὀλίγη δέ τ' ἀνάπνευσις πολέμοιο.
ῥεῖα δέ κ' ἀκμῆτες, κεκμηότας ἄνδρας ἀϋτῇ.
ὤσαιμεν προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.
Ὣς φάτο λισσόμενος μέγα νήπιος, ἦ γὰρ ἔμελλεν
οἷ αὐτῷ θάνατόν τε κακὸν, καὶ κῆρα λιτέσθαι.
τὸν δὲ μέγ' ὀχθήσας προσέφη πόδας ὠκὺς ἀχιλλεύς.
Ὢ μοι διογενὲς πατρόκλεες οἷον ἔειπες;
οὔτε θεοπροπίης ἐμπάζομαι ἥν τινα οἶδα.
οὔτέ τι μοι πὰρ ζηνὸς ἐπέφραδε πότνια μήτηρ.
ἀλλὰ τόδ' αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει.

# ΙΛΙΑΔΟΣ. Π. ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Πῖ πάτροκλον ἔπεφνεν ἀρήϊον Ἕκτορος αἰχμή.

Σ οἱ μὲν, περὶ νηὸς ἐϋσσέλμοιο
μάχοντο.
πάτροκλος δ' ἀχιλῆϊ παρίστατο
ποιμένι λαῶν.
δάκρυα θερμὰ χέων, ὥς τε κρήνη
μελάνυδρος.
ἥ τε κατ' αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ
τὸν δὲ ἰδὼν ᾤκτειρε ποδάρκης δῖος ἀχιλλεύς.
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα.
Τίπτε δεδάκρυσαι πατρόκλεες ἠΰτε κούρη
νηπίη, ἥ θ' ἅμα μητρὶ θέουσ' ἀνελέσθαι ἀνώγει.
εἱανοῦ ἁπτομένη, καί τ' ἐσσυμένην κατερύκει.
δακρυόεσσα δέ μιν ποτιδέρκεται, ὄφρ' ἀνέληται.
τῇ ἴκελος πάτροκλε τέρεν κατὰ δάκρυον εἴβεις.
ἠέ τι μυρμιδόνεσσι πιφαύσκεαι, ἢ ἐμοὶ αὐτῷ.
ἠέ τιν' ἀγγελίην φθίης ἐξ ἔκλυες οἶος.
ζώειν μὰν ἔτι φασὶ μενοίτιον ἄκτορος υἱόν.
ζώει δ' αἰακίδης πηλεὺς μετὰ μυρμιδόνεσσι.
τῶν κε μάλ' ἀμφοτέρων ἀκαχήμεθα τεθνειώτων.
ἠὲ σύ γ' ἀργείων ὀλοφύρεαι ὡς ὀλέκονται
νηυσὶν ἔπι γλαφυρῇσιν ὑπερβασίης ἕνεκα σφῆς.
ἐξαύδα μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἄμφω.
Τὸν δὲ βαρυστενάχων προσέφης πατρόκλεες ἱππεῦ.
ὦ ἀχιλεῦ πηλέος υἱὲ μέγα φέρτατ' ἀχαιῶν.
μὴ νεμέσα, τοῖον γὰρ ἄχος βεβίηκεν ἀχαιούς.

οἱ μὲν γὰρ

σὺν πυρὶ κηλείῳ χάριν ἕκτορος ὀτρύναντος,
τὸν δ' αἴας οὔτασκε δεδεγμένος ὀξέϊ χαλκῷ.
δώδεκα δὲ προπάροιθε νηῶν, αὐτοσχεδὸν οὖτα.

## ΥΠΟΘΕΣΙΣ ΤΗΣ. Π. ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

π Ατρόκλῳ δεηθέντι, ἀχιλλεὺς τὴν ἑαυτοῦ πανοπλίαν ἐπιτρέπει ἀναλαβεῖν, καὶ τοὺς μυρμιδόνας ἐξάγειν εἰς τὸν πόλεμον, οὗτοι δὲ ἐξελθόντες, ἔτρεψαν τοὺς τρῶας. πάτροκλος δὲ σαρπηδόνα τὸν διὸς ἀναιρεῖ. τὸν παρήορον ἵππον ἀχιλλέως ἀνελόντα πήδασον· ἔπειτα δὲ πάτροκλον ἕκτωρ ἀναιρεῖ πληγέντα πρότερον ὑπὸ εὐφόρβου ἀπόλλωνος, ἀφελομένου τὴν πανοπλίαν αὐτοῦ.

ἄλλα μὲν ἐκ χειρὸς χαμάδις πέσον, ἄλλα δ' ἀπ' ὤμων
ἀνδρῶν μαρναμένων· ῥέε δ' αἵματι γαῖα μέλαινα.
ἕκτωρ δὲ πρύμνηθεν ἐπεὶ λάβεν, οὐχὶ μεθίει,
ἄφλαστον μετὰ χερσὶν ἔχων· τρωσὶν δ' ἐκέλευεν
οἴσετε πῦρ· ἅμα δ' αὐτοὶ ἀολλέες ὄρνυτ' ἀϋτήν,
νῦν ἡμῖν πάντων ζεὺς ἄξιον ἦμαρ ἔδωκε
νῆας ἑλεῖν· αἳ δεῦρο θεῶν ἀέκητι μολοῦσαι·
ἡμῖν πήματα πολλὰ θέσαν κακότητι γερόντων,
οἵ μ' ἐθέλοντα μάχεσθαι ἐπὶ πρύμνῃσι νέεσσιν,
αὐτόν τ' ἰσχανάασκον· ἐρητύοντό τε λαόν,
ἀλλ' εἰ δή ῥα τότ' ἔβλαπτεν φρένας εὐρύοπα ζεὺς
ἡμετέρας, νῦν αὐτὸς ἐποτρύνει καὶ ἀνώγει.
Ὣς ἔφαθ'· οἱ δ' ἄρα μᾶλλον ἐπ' ἀργείοισιν ὄρουσαν.
αἴας δ' οὐκέτ' ἔμιμνε βιάζετο γὰρ βελέεσσιν,
ἀλλ' ἀνεχάζετο τυτθὸν ὀϊόμενος θανέεσθαι
θρῆνυν ἐφ' ἑπταπόδην, λίπε δ' ἴκρια νηὸς ἐΐσης
ἔνθ' ἄρ' ὅγ' ἑστήκει δεδοκημένος· ἔγχει δ' αἰεὶ
τρῶας ἄμυνε νεῶν· ὅς τις φέρει ἀκάματον πῦρ,
αἰεὶ δὲ σμερδνὸν βοόων δαναοῖσι κέλευεν.
Ὦ φίλοι ἥρωες δαναοὶ θεράποντες ἄρηος
ἀνέρες ἐστὲ φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς.
ἠέ τινας φαμὲν εἶναι ἀοσσητῆρας ὀπίσω,
ἠέ τι τεῖχος ἄρειον ὅ κ' ἀνδράσι λοιγὸν ἀμύναι,
οὐ μέν τις σχεδόν ἐστι πόλις πύργοις ἀραρυῖα,
ᾗ κ' ἀπαμυναίμεσθ' ἑτεραλκέα δῆμον ἔχοντες,
ἀλλ' ἐν γὰρ τρώων πεδίῳ πύκα θωρηκτάων,
πόντῳ κεκλιμένοι, ἑκὰς ἥμεθα πατρίδος αἴης,
τῷ ἐν χερσὶ φόως, οὐ μειλιχίῃ πολέμοιο,
ἦ· καὶ μαιμώων ἔφεπ' ἔγχεϊ ὀξυόεντι.
ὅς τις δὲ τρώων κοίλας ἐπὶ νῆας ἄγοιτο.

σὺν πυρὶ

θρώσκων ἄλλοτ' ἐπ' ἄλλον ἀμείβεται, οἱ δὲ πέτονται·
ὣς αἴας ἐπὶ πολλὰ θοάων ἴκρια νηῶν
φοίτα μακρὰ βιβάς. φωνὴ δέ οἱ αἰθέρ' ἵκανεν.
αἰεὶ δὲ σμερδνὸν βοόων δαναοῖσι κέλευε
νηυσί τε καὶ κλισίῃσιν ἀμυνέμεν, οὐδὲ μὲν ἕκτωρ
μίμνεν ἐνὶ τρώων ὁμάδῳ πύκα θωρηκτάων.
ἀλλ' ὥς τ' ὀρνίθων πετεηνῶν αἰετὸς αἴθων
ἔθνος ἐφορμᾶται ποταμὸν πάρα βοσκομενάων
χηνῶν, ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων.
ὣς ἕκτωρ ἴθυσε νεὸς κυανοπρώροιο,
ἀντίος ἀΐξας. τὸν δὲ ζεὺς ὦσεν ὄπισθε.
χειρὶ μάλα μεγάλῃ, ὤτρυνε δὲ λαὸν ἅμ' αὐτῷ.
αὖτις δὲ δριμεῖα μάχη παρὰ νηυσὶν ἐτύχθη.
φαίης κ' ἀκμῆτας καὶ ἀτειρέας ἀλλήλοισιν
ἄντεσθ' ἐν πολέμῳ ὡς ἐσσυμένως ἐμάχοντο.
τοῖσι δὲ μαρναμένοισιν ὅδ' ἦν νόος, ἤτοι ἀχαιοὶ
οὐκ ἔφασαν φεύξεσθαι ὑπ' ἐκ κακοῦ ἀλλ' ὀλέεσθαι.
τρωσὶν δ' ἔλπετο θυμὸς ἐνὶ στήθεσσιν ἑκάστου
νῆας ἐνιπρήσειν κτενέειν θ' ἥρωας ἀχαιούς.
οἱ μὲν τὰ φρονέοντες ἐφέστασαν ἀλλήλοισιν.
ἕκτωρ δὲ πρύμνης νεὸς ἥψατο ποντοπόροιο,
καλῆς ὠκυάλου, ἣ πρωτεσίλαον ἔνεικεν
ἐς τροίην, οὐδ' αὖτις ἀπήγαγε πατρίδα γαῖαν.
τοῦ περ δὴ περὶ νηὸς ἀχαιοί τε τρῶές τε,
δῄουν ἀλλήλους αὐτοσχεδόν. οὐδ' ἄρα τοί γε
τόξων ἀϊκὰς ἀμφὶς μένον οὐδέ τ' ἀκόντων
ἀλλ' οἵ γ' ἐγγύθεν ἱστάμενοι ἕνα θυμὸν ἔχοντες.
ὀξέσι δὴ πελέκεσσι καὶ ἀξίνῃσι μάχοντο,
καὶ ξίφεσιν μεγάλοισι, καὶ ἔγχεσιν ἀμφιγύοισι.
πολλὰ δὲ φάσγανα καλὰ μελάνδετα κωπήεντα.

νῆες ὅσσαι πρῶται ἐρύατο, τοὶ δ' ἐπέχυντο.
ἀργεῖοι δὲ νεῶν μὲν ἐχώρησαν καὶ ἀνάγκῃ.
τῶν προτέρων, αὐτοῦ δὲ παρὰ κλισίῃσιν ἔμειναν
ἀθρόοι, οὐδ' ἐκέδασθεν ἀνὰ στρατόν. ἴσχε γὰρ αἰδὼς
καὶ δέος. ἀζηχὲς γὰρ ὁμόκλεον ἀλλήλοισι.
νέστωρ δ' αὖτε μάλιστα γερήνιος οὖρος ἀχαιῶν.
λίσσεθ' ὑπὲρ τοκέων γουνούμενος ἄνδρα ἕκαστον,
ὦ φίλοι ἀνέρες ἐστὲ καὶ αἰδῶ θέσθ' ἐνὶ θυμῷ
ἄλλων ἀνθρώπων, ἐπὶ δὲ, μνήσασθε ἕκαστος
παίδων ἠδ' ἀλόχων καὶ κτήσιος, ἠδὲ τοκήων.
ἠμὲν ὅτεῳ ζώουσι καὶ ᾧ κατατεθνήκασι.
τῶν ὕπερ, ἐνθάδ' ἐγὼ γουνάζομαι οὐ παρεόντων.
ἑστάμεναι κρατερῶς μὴ δὲ τρωπᾶσθε φόβονδε.
Ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου
τοῖσι δ' ἀπ' ὀφθαλμῶν νέφος ἀχλύος ὦσεν ἀθήνη
θεσπέσιον, μάλα δέ σφιν φόως γένετ' ἀμφοτέρωθεν.
ἠμὲν πρὸς νηῶν καὶ ὁμοιΐου πτολέμοιο.
ἕκτορα δ' ἐφράσσαντο βοὴν ἀγαθὸν καὶ ἑταίρους.
ἠμὲν ὅσοι μετόπισθεν ἀφέστασαν οὐδ' ἐμάχοντο,
ἠδ' ὅσοι παρ νηυσὶ μάχην ἐμάχοντο θοῇσιν
οὐδ' ἄρ' ἔτ' αἴαντι μεγαλήτορι ἥνδανε θυμῷ.
ἑστάμεν, ἔνθά περ ἄλλοι ἐφέστασαν υἷες ἀχαιῶν.
ἀλλ' ὅγε νηῶν ἴκρι' ἐπῴχετο μακρὰ βιβάσθων.
νώμα δὲ ξυστὸν μέγα, ναύμαχον ἐν παλάμῃσι,
κολλητὸν βλήτροισι, δύω καὶ εἰκοσίπηχυ.
ὡς δ' ὅτ' ἀνὴρ ἵπποισι κελητίζειν εὖ εἰδώς.
ὅς τ' ἐπεὶ ἐκ πολέων πίσυρας συναγείρεται ἵππους.
σεύας ἐκ πεδίοιο μέγα προτὶ ἄστυ διώκει.
λαοφόρον καθ' ὁδὸν, πολέες τε ἐθηήσαντο
ἀνέρες ἠδὲ γυναῖκες, ὃ δ' ἔμπεδον ἀσφαλὲς αἰεὶ

θρώσκων

ἐν δ' ἔπεσ' ὡς ὅτε κῦμα θοῇ ἐν νηῒ πέσῃσι
λάβρον ὑπαὶ νεφέων ἀνεμοτρεφὲς, ἡ δέ τε πᾶσα
ἄχνη ὑπεκρύφθη. ἀνέμοιο δὲ δεινὸς ἀήτης
ἱστίῳ ἐμβρέμεται. τρομέουσι δέ τε φρένα ναῦται
δειδιότες. τυτθὸν γὰρ ὑπ' ἐκ θανάτοιο φέρονται,
ὣς ἐδαΐζετο θυμὸς ἐνὶ στήθεσσιν ἀχαιῶν,
αὐτὰρ ὅ γ', ὥς τε λέων ὀλοόφρων βουσὶν ἐπελθὼν,
αἵ ῥά τ' ἐν εἱαμενῇ ἕλεος μεγάλοιο νέμονται
μυρίαι, ἐν δέ τε τῇσι νομεὺς οὔπω σάφα εἰδὼς
θηρὶ μαχέσασθαι ἕλικος βοὸς ἀμφὶ φονῇσιν,
ἤτοι ὁ μὲν πρώτῃσι, καὶ ὑστατίῃσι βόεσσιν
αἰὲν ὁμοστιχάει, ὁ δέ τ' ἐν μέσσῃσιν ὀρούσας
βοῦν ἔδει. αἱ δέ τε πᾶσαι ὑπέτρεσαν, ὣς τότ' ἀχαιοὶ
θεσπεσίως ἐφόβηθεν ὑφ' ἕκτορι, καὶ διὶ πατρὶ
πάντες, ὁ δ' οἶον ἔπεφνε μυκηναῖον περιφήτην
κοπρῆος φίλον υἱὸν, ὃς εὐρυσθῆος ἄνακτος
ἀγγελίης οἴχνεσκε, βίῃ ἡρακληείῃ,
τοῦ γένετ' ἐκ πατρὸς πολὺ χείρονος υἱὸς ἀμείνων
παντοίας ἀρετὰς ἠμὲν πόδας ἠδὲ μάχεσθαι,
καὶ νόον ἐν πρώτοισι μυκηναίων ἐτέτυκτο.
ὅς ῥα τόθ' ἕκτορι κῦδος ὑπέρτερον ἐγγυάλιξεν
στρεφθεὶς γὰρ μετόπισθεν, ἐν ἀσπίδος ἄντυγι πάλτο
τὴν αὐτὸς φορέεσκε ποδηνεκέ' ἕρκος ἀκόντων,
τῇ ὅγ' ἐνιβλαφθεὶς, πέσεν ὕπτιος, ἀμφὶ δὲ, πήληξ
σμερδαλέον κονάβησε περὶ κροτάφοισι πεσόντος.
ἕκτωρ δ' ὀξὺ νόησε, θέων δέ οἱ ἄγχι παρέστη,
στήθεϊ δ' ἐν δόρυ πῆξε, φίλων δέ μιν ἐγγὺς ἑταίρων
κτεῖν'. οἱ δ' οὐκ ἠδύναντο καὶ ἀχνύμενοί περ, ἑταίρου
χραισμεῖν, αὐτοὶ γὰρ μάλ' ἐδείδισαν ἕκτορα δῖον,
εἰσωποὶ δ' ἐγένοντο νεῶν, περὶ δ' ἔσχεθον ἄκραι,

ὃ σφισιν αἰὲν ἔγειρε μένος μέγα. θέλγε δὲ θυμὸν
ἀργείων, καὶ κῦδος ἀπαίνυτο, τοὺς δ' ὀρόθυνεν.
ἕκτορι γάρ οἱ θυμὸς ἐβούλετο κῦδος ὀρέξαι
πριαμίδῃ, ἵνα νηυσὶ κορωνίσι θεσπιδαὲς πῦρ
ἐμβάλλῃ ἀκάματον, θέτιδος δ' ἐξαίσιον ἀρὴν
πᾶσαν ἐπικρήνειε, τὸ γὰρ μένε μητίετα ζεύς.
νηὸς καιομένης σέλας ὀφθαλμοῖσιν ἰδέσθαι.
ἐκ γὰρ δὴ τοῦ ἔμελλε παλίωξιν παρὰ νηῶν
θησέμεναι τρώων, δαναοῖσι δὲ κῦδος ὀρέξειν.
τὰ φρονέων, νήεσσιν ἔπι γλαφυρῇσιν ἔγειρεν
ἕκτορα πριαμίδην, μάλα περ μεμαῶτα καὶ αὐτόν.
μαίνετο δ', ὡς ὅτ' ἄρης ἐγχέσπαλος ἢ ὀλοὸν πῦρ
οὔρεσι μαίνηται βαθέης ἐνὶ τάρφεσιν ὕλης,
ἀφλοισμὸς δὲ περὶ στόμα γίνετο, τὼ δέ οἱ ὄσσε
λαμπέσθην, βλοσυρῇσιν ὑπ' ὀφρύσι, ἀμφὶ δὲ πήληξ
σμερδαλέον κροτάφοισι τινάσσετο μαρναμένοιο
ἕκτορος, αὐτὸς γάρ οἱ ἀπ' αἰθέρος ἦεν ἀμύντωρ
ζεύς, ὅς μιν πλεόνεσσι μετ' ἀνδράσι μοῦνον ἐόντα.
τίμα καὶ κύδαινε, μινυνθάδιος γὰρ ἔμελλεν
ἔσσεσθ' ἤδη γάρ οἱ ἐπόρνυε μόρσιμον ἦμαρ
παλλὰς ἀθηναίη, ὑπὸ πηλεΐδαο βίηφι,
καί ῥ' ἔθελεν ῥῆξαι στίχας ἀνδρῶν πειρητίζων.
ᾗ δὴ πλεῖστον ὅμιλον ὅρα, καὶ τεύχε' ἄριστα
ἀλλ' οὐδ' ὧς δύνατο ῥῆξαι μάλα περ μενεαίνων.
ἴσχον γὰρ πυργηδὸν ἀρηρότες, ἠΰτε πέτρη
ἠλίβατος, μεγάλη, πολιῆς ἁλὸς ἐγγὺς ἐοῦσα.
ἥτε μένει λιγέων ἀνέμων λαιψηρὰ κέλευθα.
κύματά τε τροφόεντα, τά τε προσερεύγεται αὐτήν.
ὣς δαναοὶ τρῶας μένον ἔμπεδον οὐδὲ φέβοντο.
αὐτὰρ ὁ λαμπόμενος πυρὶ, πάντοθεν ἔνθορ' ὁμίλῳ.

ἐν δ'

φευγόντων δ' οὔτ' ἄρ κλέος ὄρνυται, οὔτέ τις ἀλκή.
Ὣς ἔφαθ', οἱ δὲ καὶ αὐτοὶ ἀλέξασθαι μενέαινον.
ἐν θυμῷ δ' ἐβάλοντ' ἔπος, φράξαντο δὲ νῆας,
ἕρκεϊ χαλκείῳ, ἐπὶ δὲ Ζεὺς Τρῶας ἔγειρεν.
Ἀντίλοχον δ' ὤτρυνε βοὴν ἀγαθὸς Μενέλαος.
Ἀντίλοχ', οὔτις σεῖο νεώτερος ἄλλος Ἀχαιῶν.
οὔτε ποσὶν θάσσων, οὔτ' ἄλκιμος ὡς σὺ μάχεσθαι.
εἴ τινά που Τρώων ἐξάλμενος ἄνδρα βάλοισθα.
Ὣς εἰπὼν, ὁ μὲν αὖτις ἀπέσσυτο. τὸν δ' ὀρόθυνεν.
ἐκ δ' ἔθορε προμάχων καὶ ἀκόντισε δουρὶ φαεινῷ.
ἀμφὶ ἑ παπτήνας, ὑπὸ δὲ Τρῶες κεκάδοντο
ἀνδρὸς ἀκοντίσαντος, ὁ δ' οὐχ ἅλιον βέλος ἧκεν.
ἀλλ' Ἱκετάονος υἱὸν ὑπέρθυμον Μελάνιππον,
νισόμενον πόλεμον δὲ βάλε στῆθος παρὰ μαζόν.
δούπησεν δὲ πεσὼν ἀράβησε δὲ τεύχε' ἐπ' αὐτῷ.
Ἀντίλοχον δ' ἐπόρουσε κύων ὥς. ὅς τ' ἐπὶ νεβρῷ
βλημένῳ ἀΐξῃ, τόν τ' ἐξ εὐνῆφι θορόντα
θηρητὴρ ἔτυχε βαλὼν ὑπέλυσε δὲ γυῖα.
ὣς ἐπὶ σοὶ Μελάνιππε θόρ' Ἀντίλοχος μενεχάρμης,
τεύχεα συλήσων, ἀλλ' οὐ λάθεν Ἕκτορα δῖον.
ὅς ῥά οἱ ἀντίος ἦλθε θέων ἀνὰ δηιοτῆτα.
Ἀντίλοχος δ' οὐ μεῖνε θοός περ ἐὼν πολεμιστής.
ἀλλ' ὅ γ' ἄρ' ἔτρεσε θηρὶ κακὸν ῥέξαντι ἐοικώς.
ὅς τε κύνα κτείνας ἢ βουκόλον ἀμφὶ βόεσσι.
φεύγει, πρίν περ ὅμιλον ἀολλισθήμεναι ἀνδρῶν.
ὣς τρέσε Νεστορίδης, ἐπὶ δὲ Τρῶές τε καὶ Ἕκτωρ
ἠχῇ θεσπεσίῃ βέλεα στονόεντα χέοντο.
στῆ δὲ μεταστρεφθεὶς, ἐπεὶ ἵκετ' ἔθνος ἑταίρων.
Τρῶες δὲ λείουσιν ἐοικότες ὠμοφάγοισιν.
νηυσὶν ἐπεσσεύοντο, Διὸς δ' ἐτέλειον ἐφετμάς.

ὃς οἱ καὶ τότε παιδὸς ἀπὸ χροὸς ἤρκεσ' ὄλεθρον.
τοῦ δὲ μέγης κόρυθος χαλκήρεος ἱπποδασείης,
κύμβαχον ἀκρότατον νύξ', ἔγχεϊ ὀξυόεντι.
ῥῆξε δ' ἀφ' ἵππειον λόφον αὐτοῦ. πᾶς δὲ χαμᾶζε
κάππεσεν ἐν κονίῃσι, νέον φοίνικι φαεινός.
ἕως ὅ τῷ πολέμιζε μένων, ἔτι δ' ἤλπετο νίκην.
τόφρα δέ οἱ μενέλαος ἀρήϊος, ἦλθεν ἀμύντωρ.
στῆ δ' εὐρὰξ σὺν δουρὶ λαθών, βάλε δ' ὦμον ὄπισθεν.
αἰχμὴ δὲ στέρνοιο διέσσυτο μαιμώωσα.
πρόσσω ἱεμένη. ὁ δ' ἄρα πρηνὴς ἐλιάσθη.
τὼ μὲν ἐεισάσθην χαλκήρεα τεύχε' ἀπ' ὤμων
συλήσειν. ἕκτωρ δὲ κασιγνήτοισι κέλευε
πᾶσι μάλα. πρῶτον δ' ἱκετάονίδην ἐνένιπεν,
ἴφθιμον μελάνιππον, ὁ δ' ὄφρα μὲν εἰλίποδας βοῦς
βόσκ' ἐν περκώτῃ δηΐων ἀπονόσφιν ἐόντων,
αὐτὰρ ἐπεὶ δαναῶν νέες ἤλυθον ἀμφιέλισσαι,
ἂψ εἰς ἴλιον ἦλθε, μετέπρεπε δὲ τρώεσσιν.
ναῖε δὲ πὰρ πριάμῳ. ὁ δέ μιν τίεν ἶσα τέκεσσι.
τόν ῥ' ἕκτωρ ἐνένιπεν. ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν.
οὕτω δὴ μελάνιππε μεθήσομεν, οὐδέ νυ σοί περ
ἐντρέπεται φίλον ἦτορ ἀνεψιοῦ κταμένοιο;
οὐχ ὁράᾳς οἷον δόλοπος περὶ τεύχε' ἕπουσιν,
ἀλλ' ἕπευ οὐ γάρ ἔτ' ἐστὶν ἀποσταδὸν ἀργείοισι
μάρνασθαι, πρίν γ' ἠὲ κατακτάμεν, ἠὲ κατ' ἄκρης.
ἴλιον αἰπεινὴν ἑλέειν. κτᾶσθαί τε πολίτας.
Ὣς εἰπὼν ὁ μὲν ἦρχ', ὁ δ' ἅμ' ἕσπετο ἰσόθεος φώς
ἀργείους δ' ὤτρυνε μέγας τελαμώνιος αἴας.
Ὦ φίλοι, ἀνέρες ἔστε καὶ αἰδῶ θέσθ' ἐνὶ θυμῷ,
ἀλλήλους τ' αἰδεῖσθε, κατὰ κρατερὰς ὑσμίνας.
αἰδομένων δ' ἀνδρῶν, πλέονες σόοι, ἠὲ πέφανται.

φευγόντων

ἦ ἔλπεσθ' ἢν νῆας ἕλῃ κορυθαιόλος ἕκτωρ,
ἐμβαδὸν ἵξεσθαι ἣν πατρίδα γαῖαν ἕκαστος;
ἦ οὐκ ὀτρύνοντος ἀκούετε λαὸν ἅπαντα
ἕκτορος, ὃς δὴ νῆας ἐνιπρῆσαι μενεαίνει,
οὐ μὰν ἔς γε χορὸν κέλετ' ἐλθέμεν, ἀλλὰ μάχεσθαι.
ἡμῖν δ' οὔτις τοῦδε νόος καὶ μῆτις ἀμείνων,
ἢ αὐτοσχεδίῃ μῖξαι χεῖράς τε, μένος τε.
βέλτερον, ἢ ἀπολέσθαι ἕνα χρόνον. ἠὲ βιῶναι.
ἢ δηθὰ στρεύγεσθαι ἐν αἰνῇ δηϊοτῆτι;
ὧδ' αὔτως παρὰ νηυσὶν ὑπ' ἀνδράσι χειροτέροισιν.
Ὣς εἰπὼν. ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου,
ἔνθ' ἕκτωρ μὲν ἕλε σχεδίον περιμήδεος υἱὸν,
ἀρχὸν φωκήων, αἴας δ' ἕλε λαοδάμαντα
ἡγεμόνα πρυλέων, ἀντήνορος ἀγλαὸν υἱόν.
πουλυδάμας δ' ὦτον κυλλήνιον ἐξενάριξε,
φυλεΐδεω ἕταρον. μεγαθύμων ἀρχὸν ἐπειῶν.
τῷ δὲ μέγης ἐπόρουσεν ἰδών, ὃ δ' ὕπαιθα λιάσθη
πουλυδάμας, καὶ τοῦ μὲν ἀπήμβροτεν, οὐ γὰρ ἀπόλλων
εἴα πάνθου υἱὸν ἐνὶ προμάχοισι δαμῆναι.
αὐτὰρ ὅ γε κροίσμου στῆθος μέσον οὔτασε δουρὶ
δούπησεν δὲ πεσών, ὃ δ' ἀπ' ὤμων τεύχε' ἐσύλα.
τόφρα δὲ τῷ ἐπόρουσε δόλοψ αἰχμῆς ἐῢ εἰδὼς,
λαμπετίδης. ὃν λάμπος ἐγείνατο φέρτατον ἀνδρῶν
λαομεδοντιάδης εὖ εἰδότα θούριδος ἀλκῆς,
ὃς τότε φυλεΐδαο μέσον σάκος οὔτασε δουρὶ
ἐγγύθεν ὁρμηθείς. πυκινὸς δέ οἱ ἤρκεσε θώρηξ.
τόν ῥ' ἐφόρει γυάλοισιν ἀρηρότα, τόν ποτε φυλεὺς
ἤγαγεν ἐξ ἐφύρης ποταμοῦ ἄπο σελλήεντος.
ξεῖνος γάρ οἱ ἔδωκεν ἄναξ ἀνδρῶν εὐφήτης,
ἐς πόλεμον φορέειν δηΐων ἀνδρῶν ἀλεωρήν.

αὐτὰρ χερσὶν ἑλὼν δολιχὸν δόρυ καὶ σάκος ὤμῳ
μάρναο Τρώεσσι καὶ ἄλλους ὄρνυθι λαούς.
μὴ μὰν ἀσπουδεί γε, δαμασσάμενοί περ ἕλοιεν
νῆας ἐϋσσέλμους, ἀλλὰ μνησώμεθα χάρμης.
Ὣς φάθ᾽. ὁ δὲ τόξον μὲν ἐνὶ κλισίῃσιν ἔθηκεν.
αὐτὰρ ὅ γ᾽ ἀμφ᾽ ὤμοισι σάκος θέτο τετραθέλυμνον.
κρατὶ δ᾽ ἐπ᾽ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν,
ἵππουριν. δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν,
εἵλετο δ᾽ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ.
βῆ δ᾽ ἰέναι, μάλα δ᾽ ὦκα θέων αἴαντι παρέστη,
ἕκτωρ δ᾽ ὡς εἶδεν τεύκρου βλαφθέντα βέλεμνα,
Τρωσί τε καὶ λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας.
Τρῶες καὶ λύκιοι καὶ δάρδανοι ἀγχιμαχηταί.
ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς.
νῆας ἀνὰ γλαφυράς, δὴ γὰρ ἴδον ὀφθαλμοῖσιν,
ἀνδρὸς ἀριστῆος διόθεν βλαφθέντα βέλεμνα
» ῥεῖα δ᾽ ἀρίγνωτος διὸς ἀνδράσι γίνεται ἀλκή.
» ἠμὲν ὅτεοισιν κῦδος ὑπέρτερον ἐγγυαλίξῃ.
» ἠδ᾽ ὅτινας μινύθῃ τε καὶ οὐκ ἐθέλῃσιν ἀμύνειν.
ὡς νῦν ἀργείων μινύθει μένος, ἄμμι δ᾽ ἀρήγει.
ἀλλὰ μάχεσθ᾽ ἐπὶ νηυσὶν ἀολλέες, ὃς δέ κεν ὑμέων
βλήμενος ἠὲ τυπεὶς θάνατον καὶ πότμον ἐπίσπῃ
τεθνάτω, οὔ οἱ ἀεικὲς ἀμυνομένῳ περὶ πάτρης
τεθνάμεν, ἀλλ᾽ ἄλοχός τε σόη καὶ παῖδες ὀπίσσω,
καὶ οἶκος καὶ κλῆρος ἀκήρατος, εἴ κεν ἀχαιοὶ
οἴχωνται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν,
Ὣς εἰπὼν, ὦρσε μένος καὶ θυμὸν ἑκάστου,
αἴας δ᾽ αὖτ᾽ ἑτέρωθεν ἐκέκλετο οἷς ἑτάροισιν,
αἰδὼς ἀργεῖοι, νῦν ἄρκιον, ἢ ἀπολέσθαι,
ἠὲ σαωθῆναι, καὶ ἀπώσασθαι κακὰ νηῶν.

ἰοδόκον, μάλα δ' ὦκα βέλη τρώεσσιν ἐφίει.
καί ῥ' ἔβαλε κλεῖτον πεισήνορος ἀγλαὸν υἱόν.
πουλυδάμαντος ἑταῖρον ἀγαυοῦ πανθοΐδαο,
ἡνία χερσὶν ἔχοντα. ὁ μὲν πεπόνητο καθ' ἵππους.
τῇ γὰρ ἔχ' ᾗ ῥα πολὺ πλεῖσται κλονέοντο φάλαγγες
ἕκτορι καὶ τρώεσσι χαριζόμενος, τάχα δ' αὐτῷ
ἦλθε κακὸν, τό οἱ οὔτις ἐρύκακεν ἱεμένῳ περ.
αὐχένι γάρ οἱ ὄπισθεν πολύστονος ἔμπεσεν ἰός.
ἤριπε δ' ἐξ ὀχέων, ὑπερώρησαν δέ οἱ ἵπποι,
κεῖν' ὄχεα κροτέοντες, ἄναξ δ' ἐνόησε τάχιστα
πουλυδάμας, καὶ πρῶτος ἐναντίον ἤλυθεν ἵππων.
τοὺς μὲν ὅγ' ἀστυνόῳ προτιάονος υἱεῖ δῶκε.
πολλὰ δ' ἐπώτρυνε σχεδὸν ἴσχειν ἐσορόωντα,
ἵππους, αὐτὸς δ' αὖτις ἰὼν προμάχοισιν ἐμίχθη.
τεῦκρος δ' ἄλλον ὀϊστὸν ἐφ' ἕκτορι χαλκοκορυστῇ
αἴνυτο, καί κεν ἔπαυσε μάχης ἐπὶ νηυσὶν ἀχαιῶν
εἴ μιν ἀριστεύοντα βαλὼν ἐξείλετο θυμόν.
ἀλλ' οὐ λῆθε διὸς πυκινὸν νόον, ὅς ῥ' ἐφύλασσεν
ἕκτορ' ἀτὰρ τεῦκρον τελαμώνιον εὖχος ἀπούρα.
ὅς οἱ ἐϋστρεφέα νευρὴν ἐν ἀμύμονι τόξῳ,
ῥῆξ' ἐπὶ τῷ ἐρύοντι, παρεπλάγχθη δέ οἱ ἄλλῃ
ἰὸς χαλκοβαρής, τόξον δέ οἱ ἔκπεσε χειρός.
τεῦκρος δ' ἐῤῥίγησε κασίγνητον δὲ προσηύδα.
ὢ πόποι, ἦ δὴ πάγχυ μάχης ἐπὶ μήδεα κείρει
δαίμων ἡμετέρης, ὅ, τε μοι βιὸν ἔκβαλε χειρός.
νευρὴν δ' ἐξέῤῥηξε νεόστροφον, ἣν ἐνέδησα
πρώϊον, ὄφρ' ἀνέχοιτο θαμὰ θρῴσκοντας ὀϊστούς.
Τὸν δ' ἠμείβετ' ἔπειτα μέγας τελαμώνιος αἴας.
ὦ πέπον, ἀλλὰ βιὸν μὲν ἔα καὶ ταρφέας ἰοὺς
κεῖσθαι ἐπεὶ συνέχευε θεὸς δαναοῖσι μεγήρας.

ἄλλοι δ' ἀμφ' ἄλλῃσι μάχην ἐμάχοντο νέεσσιν.
ἕκτωρ δ' ἄντ' αἴαντος ἐείσατο κυδαλίμοιο.
τὼ δὲ μιῆς περὶ νηὸς ἔχον πόνον, οὐδ' ἐδύναντο
οὔθ' ὁ τὸν ἐξελάσαι καὶ ἐνιπρῆσαι πυρὶ νῆας.
οὔθ' ὁ τὸν ἂψ ὤσασθαι ἐπεί ῥ' ἐπέλασσέ γε δαίμων.
ἔνθ' υἷα κλυτίοιο καλήτορα φαίδιμος αἴας
πῦρ ἐς νῆα φέροντα κατὰ στῆθος βάλε δουρί.
δούπησεν δὲ πεσών, δαλὸς δέ οἱ ἔκπεσε χειρός.
ἕκτωρ δ' ὡς ἐνόησεν ἀνεψιὸν ὀφθαλμοῖσι
ἐν κονίῃσι πεσόντα νηὸς προπάροιθε μελαίνης.
τρωσί τε καὶ λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας.
Τρῶες, καὶ λύκιοι καὶ δάρδανοι ἀγχιμαχηταί.
μὴ δή πω χάζεσθε μάχης ἐν στείνεϊ τῷδε.
ἀλλ' υἷα κλυτίοιο σαώσατε, μή μιν ἀχαιοί
τεύχεα συλήσωσι νεῶν ἐν ἀγῶνι πεσόντα.
Ὣς εἰπών, αἴαντος ἀκόντισε δουρὶ φαεινῷ.
τοῦ μὲν ἅμαρθ'. ὁ δ' ἔπειτα λυκόφρονα μάστορος υἱὸν
αἴαντος θεράποντα κυθήριον, ὅς ῥα παρ' αὐτῷ
ναῖ', ἐπεὶ ἄνδρα κατέκτα κυθήροισι ζαθέοισιν,
τόν ῥ' ἔβαλε κεφαλὴν ὑπὲρ οὔατος ὀξέϊ χαλκῷ,
ἑσταότ' ἄγχ' αἴαντος, ὁ δ' ὕπτιος ἐν κονίῃσι
νηὸς ἀπὸ πρύμνης χαμάδις πέσε, λῦντο δὲ γυῖα.
αἴας δ' ἐρρίγησε, κασίγνητον δὲ προσηύδα.
Τεῦκρε πέπον, δὴ νῶϊν ἀπέκτατο πιστὸς ἑταῖρος
μαστορίδης, ὃν νῶϊ κυθηρόθεν ἔνδον ἐόντα,
ἶσα φίλοισι τοκεῦσιν ἐτίομεν ἐν μεγάροισιν.
τὸν δ' ἕκτωρ μεγάθυμος ἀπέκτανε, πῦ νύ τοι ἰοὶ
ὠκύμοροι καὶ τόξον, ὅ τοι πόρε φοῖβος ἀπόλλων.
Ὣς φάθ', ὁ δὲ ξυνέηκε, θέων δέ οἱ ἄγχι παρέστη,
τόξον ἔχων ἐν χειρί παλίντονον ἠδὲ φαρέτρην
ἰοδόκον,

Ὣς τρῶες μεγάλῃ ἰαχῇ κατὰ τεῖχος ἔβαινον.
ἵππους δ' εἰσελάσαντες, ἐπὶ πρύμνῃσι μάχοντο,
ἔγχεσιν ἀμφιγύοισιν αὐτοσχεδὸν, οἱ μὲν ἀφ' ἵππων,
οἱ δ' ἀπὸ νηῶν ὕψι μελαινάων ἐπιβάντες,
μακροῖσι ξυστοῖσι τὰ ῥάσφ' ἐπὶ νηυσὶν ἔκειτο
ναύμαχα κολλήεντα, κατὰ στόμα εἱμένα χαλκῷ.
πάτροκλος δ' ἧος μὲν ἀχαιοί τε τρῶές τε
τείχεος ἀμφεμάχοντο θοάων ἔκτοθι νηῶν,
τόφρ' ὅγ' ἐνὶ κλισίῃ ἀγαπήνορος εὐρυπύλοιο,
ἧστό τε καὶ τὸν ἔτερπε λόγοις, ἐπὶ δ' ἕλκεϊ λυγρῷ
φάρμακ' ἀκήματ' ἔπασσε, μελαινάων ὀδυνάων.
αὐτὰρ ἐπεὶ δὴ τεῖχος ἐπεσσυμένους ἐνόησαν
τρῶας, ἀτὰρ δαναῶν γένετ' ἰαχή τε φόβος τε
ᾤμωξέν τ' ἄρ ἔπειτα καὶ ὣ πεπλήγετο μηρὼ
χερσὶ καταπρηνέσσ', ὀλοφυρόμενος δ' ἔπος ηὔδα.
Εὐρύπυλ' οὐκέτι τοι δύναμαι χατέοντί περ ἔμπης,
ἐνθάδε παρμενέμεν, δὴ γὰρ μέγα νεῖκος ὄρωρεν.
ἀλλὰ σὲ μὲν θεράπων ποτὶ τερπέτω. αὐτὰρ ἔγω γε
σπεύσομαι ἐς ἀχιλῆα, ἵν' ὀτρύνω πολεμίζειν,
τίς δ' οἶδ' εἴ κεν οἱ σὺν δαίμονι θυμὸν ὀρίνω
παρειπών, ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου.
Τὸν μὲν ἄρ ὣς εἰπόντα, πόδες φέρον, αὐτὰρ ἀχαιοὶ
τρῶας ἐπερχομένους μένον ἔμπεδον, οὐδὲ δύναντο
παυροτέρους περ ἐόντας ἀπώσασθαι παρὰ νηῶν.
οὔτέ ποτε τρῶες δαναῶν ἐδύναντο φάλαγγας
ῥηξάμενοι κλισίῃσι μιγήμεναι, οὐδὲ νέεσσιν.
ἀλλ' ὥς τε στάθμη δόρυ νήϊον ἐξιθύνει
τέκτονος ἐν παλάμῃσι δαήμονος ὅς ῥά τε πάσης
εὖ εἰδῇ σοφίης ὑποθημοσύνῃσιν ἀθήνης.
ὣς μὲν τῶν ἐπὶ ἶσα μάχη τέτατο, πτόλεμός τε

πάντες ὁμοκλήσαντες, ἔχον ἐρυσάρματας ἵππους
ἠχῇ θεσπεσίῃ, προπάροιθε δὲ φοῖβος ἀπόλλων
ῥεῖ' ὄχθας καπέτοιο βαθείης ποσὶν ἐρείπων,
ἐς μέσον κατέβαλλε. γεφύρωσεν δὲ κέλευθον
μακρὴν ἠδ' εὐρεῖαν ὅσον τ' ἐπὶ δουρὸς ἐρωὴ
γίνεται, ὁππότ' ἀνὴρ σθένεος πειρώμενος εἷσι
τῇ ῥ' οἵ γε προχέοντο φαλαγγηδὸν, πρὸ δ' ἀπόλλων
αἰγίδ' ἔχων ἐρίτιμον, ἔρειπε δὲ τεῖχος ἀχαιῶν,
ῥεῖα μάλ' ὡς ὅτε τις ψάμαθον πάϊς ἄγχι θαλάσσης,
ὅς τ' ἐπεὶ οὖν ποιήσει ἀθύρματα νηπιέῃσιν
ἂψ αὖτις συνέχευε ποσὶν καὶ χερσὶν ἀθύρων
ὣς ῥα σὺ ἤϊε φοῖβε πολὺν κάματον καὶ ὀϊζὺν,
σύγχεας ἀργείων, αὐτοῖσι δὲ φύζαν ἐνῶρσας.
ὣς οἱ μὲν παρὰ νηυσὶν ἐρητύοντο μένοντες.
ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι
χεῖρας ἀνίσχοντες μεγάλ' εὐχετόωντο ἕκαστος,
νέστωρ αὖτε μάλιστα γερήνιος οὖρος ἀχαιῶν,
εὔχετο χεῖρ' ὀρέγων εἰς οὐρανὸν ἀστερόεντα.
Ζεῦ πάτερ. εἴποτέ τίς τοι ἐν ἄργεΐ περ πολυπύρῳ,
ἢ βοὸς ἢ οἰὸς, κατὰ πίονα μηρία καίων
εὔχετο νοστῆσαι, σὺ δ' ὑπέσχεο καὶ κατένευσας,
τῶν μνῆσαι. καὶ ἄμυνον ὀλύμπιε νηλεὲς ἦμαρ.
μηδ' οὕτω τρώεσσιν ἔα δάμνασθαι ἀχαιούς.
Ὣς ἔφατ' εὐχόμενος, μέγα δ' ἔκτυπε μητίετα Ζεὺς,
ἀράων ἀΐων νηληϊάδαο γέροντος,
τρῶες δ' ὡς ἐπύθοντο διὸς κτύπον αἰγιόχοιο.
μᾶλλον ἐπ' ἀργείοισι θόρον, μνήσαντο δὲ χάρμης,
οἱ δ' ὥς τε μέγα κῦμα θαλάσσης εὐρυπόροιο
νηὸς ὑπὲρ τοίχων καταβήσεται ὁππότ' ἐπείγῃ
ἲς ἀνέμου, ἡ γάρ τε μάλιστά γε κύματ' ὀφέλλει,

Ὣς τρῶες

θῆρε δύω κλονέωσι μελαίνης νυκτὸς ἀμολγῷ
ἐλθόντ' ἐξαπίνης σημάντορος οὐ παρεόντος·
ὣς ἐφόβηθεν ἀχαιοὶ ἀνάλκιδες, ἐν γὰρ ἀπόλλων
ἧκε φόβον, τρωσὶ δὲ καὶ ἕκτορι κῦδος ὄπαζεν·
ἔνθα δ' ἀνὴρ ἕλεν ἄνδρα κεδασθείσης ὑσμίνης·
ἕκτωρ μὲν στιχίον τε καὶ ἀρκεσίλαον ἔπεφνε·
τὸν μὲν βοιωτῶν ἡγήτορα χαλκοχιτώνων·
τὸν δὲ, μενεσθῆος μεγαθύμου πιστὸν ἑταῖρον·
αἰνείας δὲ μέδοντα καὶ ἴασον ἐξενάριξεν·
ἤτοι ὁ μὲν νόθος υἱὸς ὀϊλῆος θείοιο,
ἔσκε μέδων, αἴαντος ἀδελφεὸς, αὐτὰρ ἔναιεν
ἐν φυλάκῃ γαίης ἄπο πατρίδος ἄνδρα κατακτὰς
γνωτὸν μητρυιῆς ἐριώπιδος, ἣν ἔχ' ὀϊλεύς·
ἴασος αὖτ' ἀρχὸς μὲν ἀθηναίων ἐτέτυκτο·
υἱὸς δὲ σφήλοιο καλέσκετο βουκολίδαο·
μηκιστῆ δ' ἕλε πουλυδάμας, ἐχίον δὲ πολίτης
πρώτῃ ἐν ὑσμίνῃ, κλονίον δ' ἕλε δῖος ἀγήνωρ·
δηΐοχον δὲ πάρις βάλε νείατον ὦμον ὄπισθε,
φεύγοντ' ἐν προμάχοισι, διὰ πρὸ δὲ χαλκὸν ἔλασσεν·
ὄφρ' οἱ τοὺς ἐνάριζον ἀπ' ἔντεα τόφρα δ' ἀχαιοὶ
τάφρῳ καὶ σκολόπεσσιν ἐνιπλήξαντες ὀρυκτῇ·
ἔνθα καὶ ἔνθα φέβοντο, δύοντο δὲ τεῖχος ἀνάγκῃ·
ἕκτωρ δὲ τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας·
νηυσὶν ἐπισσεύεσθαι, ἐᾶν δ' ἔναρα βροτόεντα·
ὃν δ' ἂν ἐγὼν ἀπάνευθε νεῶν ἑτέρωθι νοήσω,
αὐτοῦ οἱ θάνατον μητίσομαι, οὐδέ νυ τόν γε
γνωτοί τε γνωταί τε πυρὸς λελάχωσι θανόντα·
ἀλλὰ κύνες ἐρύουσι πρὸ ἄστεος ἡμετέροιο·
Ὣς εἰπὼν μάστιγι κατωμαδὸν ἤλασεν ἵππους·
κεκλόμενος τρώεσσι κατὰ στίχας, οἱ δὲ σὺν αὐτῷ

ἀλλ' ἄγεθ' ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες.
πληθὺν μὲν ποτὶ νῆας ἀνώξομεν ἀπονέεσθαι.
αὐτοί δ' ὅσοι ἄριστοι ἐνὶ στρατῷ εὐχόμεθ' εἶναι,
στείομεν, εἴ κεν πρῶτον ἐρύξομεν ἀντιάσαντες.
δούρατ' ἀνασχόμενοι, τὸν δ' οἴω καὶ μεμαῶτα
θυμῷ δείσεσθαι Δαναῶν καταδῦναι ὅμιλον.
Ὣς ἔφαθ' οἱ δ' ἄρα τοῦ μάλα μὲν κλύον ἠδ' ἐπίθοντο.
οἱ μὲν ἄρ ἀμφ' αἴαντα, καὶ ἰδομενῆα ἄνακτα,
τεῦκρον, μηριόνην τε μέγην τ' ἀτάλαντον ἄρηϊ.
ὑσμίνην ἤρτυνον ἀριστῆας καλέσαντες.
ἕκτορι καὶ τρώεσσιν ἐναντίον, αὐτὰρ ὀπίσσω
ἡ πληθὺς ἐπὶ νῆας ἀχαιῶν ἀπονέοντο.
τρῶες δὲ προὔτυψαν ἀολλέες ἦρχε δ' ἄρ ἕκτωρ
μακρὰ βιβάς, πρόσθεν δὲ κί' αὐτοῦ φοῖβος ἀπόλλων.
εἱμένος ὤμοιιν νεφέλην, ἔχε δ' αἰγίδα θοῦριν.
δεινὴν ἀμφιδάσειαν ἀριπρεπέ', ἣν ἄρα χαλκεὺς
ἥφαιστος διῒ δῶκε φορήμεναι ἐς φόβον ἀνδρῶν.
τὴν ἄρ ὅγ' ἐν χείρεσσιν ἔχων, ἡγήσατο λαῶν.
ἀργεῖοι δ' ὑπέμειναν ἀολλέες, ὦρτο δ' ἀϋτὴ
ὀξεῖ' ἀμφοτέρωθεν, ἀπὸ νευρῆφι δ' ὀϊστοὶ,
θρῶσκον, πολλὰ δὲ δοῦρα θρασειάων ἀπὸ χειρῶν,
ἄλλα μὲν ἐν χροῒ πήγνυτ' ἀρηϊθόων αἰζηῶν.
πολλὰ δὲ καὶ μεσσηγὺ πάρος χρόα καλὸν ἐπαυρεῖν
ἐν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ἆσαι.
ὄφρα μὲν αἰγίδα χερσὶν ἔχ' ἀτρέμα φοῖβος ἀπόλλων
τόφρα μάλ' ἀμφοτέρων βέλε' ἥπτετο. πῖπτε δὲ λαός.
αὐτὰρ ἐπεὶ κατενῶπα ἰδὼν δαναῶν ταχυπώλων
σεῖσ' ἐπὶ δ' αὐτὸς ἄϋσε μάλα μέγα, τοῖσι δὲ θυμὸν
ἐν στήθεσσιν ἔθελξεν λάθοντο δὲ θούριδος ἀλκῆς.
οἱ δ' ὥστ' ἠὲ βοῶν ἀγέλην ἢ πῶϋ μέγ' οἰῶν

δεσμὸν ἀπορρήξας θείῃ πεδίοιο κροαίνων
εἰωθὼς λούεσθαι ἐϋρρεῖος ποταμοῖο
κυδιόων, ὑψοῦ δὲ κάρη ἔχετ', ἀμφὶ δὲ χαῖται
ὤμοις ἀΐσσονται ὁ δ' ἀγλαΐηφι πεποιθώς,
ῥίμφα ἑ γοῦνα φέρει μετά τ' ἤθεα καὶ νομὸν ἵππων
ὣς ἕκτωρ λαιψηρὰ πόδας καὶ γούνατ' ἐνώμα.
ὀτρύνων ἱππῆας ἐπεὶ θεοῦ ἔκλυεν αὐδήν.
οἱ δ' ὥς τ' ἢ ἔλαφον κεραὸν ἢ ἄγριον αἶγα
ἐσσεύοντο κύνες τε καὶ ἀνέρες ἀγροιῶται,
τὸν μέν τ' ἠλίβατος πέτρη, καὶ δάσκιος ὕλη
εἰρύσατ' οὐδ' ἄρα τέ σφι κιχήμεναι αἴσιμον ἦεν,
τῶν δέ θ' ὑπαὶ ἰαχῆ ἐφάνη λὶς ἠΰγένειος
εἰς ὁδόν, αἶψα δὲ πάντα ἀπέτραπε καὶ μεμαῶτας.
ὣς Δαναοὶ. εἵως μὲν ὁμιλαδὸν αἰὲν ἕποντο.
νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν,
αὐτὰρ ἐπεὶ ἴδον ἕκτορ' ἐποιχόμενον στίχας ἀνδρῶν.
τάρβησαν, πᾶσι δὲ παραὶ ποσὶ κάππεσε θυμός,
τοῖσι δ' ἔπειτ' ἀγόρευε θόας ἀνδραίμονος υἱὸς
αἰτωλῶν ὄχ' ἄριστος ἐπιστάμενος μὲν ἄκοντι,
ἐσθλὸς γ' ἐν σταδίῃ, ἀγορῇ δέ ἑ παῦροι ἀχαιῶν
νίκων, ὁππότε κοῦροι ἐρίσσειαν περὶ μύθων
ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν.
ὢ πόποι ἦ μέγα θαῦμα τόδ' ὀφθαλμοῖσιν ὁρῶμαι.
οἷον δ' αὖτ' ἐξ αὖτις ἀνέστη κῆρας ἀλύξας
ἕκτωρ, ἦ θήν μιν μάλα ἔλπετο θυμὸς ἑκάστου.
χερσὶν ὑπ' αἴαντος θανέειν τελαμωνιάδαο,
ἀλλά τις αὖτε θεῶν ἐρρύσατο καὶ ἐσάωσεν
ἕκτορ' ὃ δὴ πολλῶν δαναῶν ὑπὸ γούνατ' ἔλυσεν.
ὡς καὶ νῦν ἔσεσθαι ὀΐομαι, οὐ μὲν ἄτερ γε
ζηνὸς ἐριγδούπου πρόμος ἵσταται ὧδε μενοινῶν.

κεῖθεν δ' αὐτὸς ἐγὼ φράσομαι ἔργον τε ἔπος τε,
ὥς κε καὶ αὖτις ἀχαιοὶ ἀναπνεύσωσι πόνοιο.
Ὣς ἔφατ', οὐδ' ἄρα πατρὸς ἀνηκούστησεν ἀπόλλων,
βῆ δὲ κατ' ἰδαίων ὀρέων ἴρηκι ἐοικὼς
ὠκέϊ φασσοφόνῳ, ὅς τ' ὤκιστος πετεηνῶν,
εὗρ' υἱὸν πριάμοιο δαΐφρονος ἕκτορα δῖον,
ἥμενον οὐδ' ἔτι κεῖτο, νέον δ' ἐσαγείρετο θυμόν,
ἀμφὶ ἑ γινώσκων ἑτάρους, ἀτὰρ ἆσθμα καὶ ἱδρὼς
παύετ' ἐπεί μιν ἔγειρε διὸς νόος αἰγιόχοιο.
ἀγχοῦ δ' ἱστάμενος προσέφη ἑκάεργος ἀπόλλων,
Ἕκτορ υἱὲ πριάμοιο τίη δὲ σὺ νόσφιν ἀπ' ἄλλων
ἧσ' ὀλιγηπελέων, ἦ πού τί σε κῆδος ἱκάνει;
Τὸν δ' ὀλιγοδρανέων προσέφη κορυθαίολος ἕκτωρ,
τίς δὲ σύ ἐσσι φέριστε θεῶν ὅς μ' εἴρεαι ἄντην,
οὐκ ἀΐεις ὅ με νηυσὶν ἔπι πρυμνῇσιν ἀχαιῶν
οὓς ἑτάρους ὀλέκοντα βοὴν ἀγαθὸς βάλεν αἴας
χερμαδίῳ πρὸς στῆθος, ἔπαυσε δὲ θούριδος ἀλκῆς.
καὶ δὴ ἔγωγ' ἐφάμην νέκυας καὶ δῶμ' ἀΐδαο
ἤματι τῷδ' ὄψεσθαι ἐπεὶ φίλον ἄϊον ἦτορ.
Τὸν δ' αὖτε προσέειπεν ἄναξ ἑκάεργος ἀπόλλων,
θάρσει νῦν, τοῖόν τοι ἀοσσητῆρα κρονίων
ἐξ ἴδης προέηκε παρεστάμεναι καὶ ἀμύνειν
φοῖβον ἀπόλλωνα χρυσάορον, ὅς σε πάρος περ
ῥύομ'· ὁμῶς αὐτόν τε καὶ αἰπεινὸν πτολίεθρον.
ἀλλ' ἄγε νῦν ἱππεῦσιν ἐπότρυνον πολέεσσι.
νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν ὠκέας ἵππους,
αὐτὰρ ἐγὼ προπάροιθε κιὼν, ἵπποισι κέλευθον
πᾶσαν λειανέω, τρέψω δ' ἥρωας ἀχαιούς,
Ὣς εἰπὼν, ἔμπνευσε μένος μέγα ποιμένι λαῶν,
ὡς δ' ὅτε τις στατὸς ἵππος ἀκοστήσας ἐπὶ φάτνῃ

οἶσθ' ὡς πρεσβυτέροισιν ἐριννύες αἰὲν ἕπονται.
Τὸν δ' αὖτε προσέειπε ποσειδάων ἐνοσίχθων.
ἶρι θεὰ μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔειπες.
ἐσθλὸν καὶ τὸ τέτυκται, ὅτ' ἄγγελος αἴσιμα εἰδῇ.
ἀλλὰ τόδ' αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει,
ὁππόταν ἰσόμορον καὶ ὁμῇ πεπρωμένον αἴσῃ
νεικείειν ἐθέλῃσι χολωτοῖσιν ἐπέεσσιν.
ἀλλ' ἤτοι νῦν μέν κε νεμεσσηθεὶς ὑποείξω.
ἄλλο δέ τοι ἐρέω, καὶ ἀπειλήσω τό γε θυμῷ.
αἴ κεν ἄνευ ἐμέθεν καὶ ἀθηναίης ἀγελείης.
ἥρης, ἑρμείω τε, καὶ ἡφαίστοιο ἄνακτος.
ἰλίου αἰπεινῆς πεφιδήσεται, οὐδ' ἐθελήσει
ἐκπέρσαι, δοῦναι δὲ μέγα κράτος ἀργείοισιν.
ἴστω τοῦθ' ὅτι νῶϊν ἀνήκεστος χόλος ἔσται.
Ὣς εἰπὼν, λίπε λαὸν ἀχαιϊκὸν ἐννοσίγαιος.
δῦνε δὲ πόντον ἰὼν, πόθεσαν δ' ἥρωες ἀχαιοί.
καὶ τότ' ἀπόλλωνα προσέφη νεφεληγερέτα ζεύς.
ἔρχεο νῦν φίλε φοῖβε μεθ' ἕκτορα χαλκοκορυστήν.
ἤδη μὲν γάρ τοι γαιήοχος ἐννοσίγαιος.
οἴχεται εἰς ἅλα δῖαν, ἀλευάμενος χόλον αἰπὺν
ἡμέτερον, μάλα γάρ κε μάχης, ἐπύθοντο καὶ ἄλλοι.
οἵπερ νέρτεροί εἰσι θεοὶ, κρόνον ἀμφὶς ἐόντες.
ἀλλὰ τόδ', ἠμὲν ἐμοὶ πολὺ κέρδιον ἠδέ οἱ αὐτῷ
ἔπλετο, ὅττι πάροιθε νεμεσσηθεὶς, ὑπόειξε
χεῖρας ἐμάς, ἐπεὶ οὔκεν ἀνιδρωτί γ' ἐτελέσθη.
ἀλλὰ σύ γ' ἐν χείρεσσι λάβ' αἰγίδα θυσσανόεσσαν.
τὴν μάλ' ἐπισσείων, φοβέειν ἥρωας ἀχαιούς.
σοὶ δ' αὐτῷ μελέτω ἑκατηβόλε φαίδιμος ἕκτωρ.
τόφρα γὰρ οὖν οἱ ἔγειρε μένος μέγα, ὄφρ' ἂν ἀχαιοὶ
φεύγοντες νῆάς τε καὶ ἑλλήσποντον ἵκωνται.

ἀγγελίην τινά τοι γαιήοχε κυανοχαῖτα.
ἦλθον δεῦρο φέρουσα παραὶ Διὸς αἰγιόχοιο.
παυσάμενόν σ' ἐκέλευσε μάχης ἠδὲ πτολέμοιο
ἔρχεσθ' ἢ μετὰ φῦλα θεῶν ἢ εἰς ἅλα δῖαν.
εἰ δέ οἱ οὐκ ἐπέεσσ' ἐπιπείσεαι ἀλλ' ἀλογήσεις.
ἠπείλει καὶ κεῖνος ἐναντίβιον πολεμίξων
ἐνθάδ' ἐλεύσεσθαι, σὲ δ' ὑπεξαλέασθαι ἄνωγε
χεῖρας, ἐπεὶ σέο φησὶ βίῃ πολὺ φέρτερος εἶναι.
καὶ γενεῇ πρότερος, σὸν δ' οὐκ ὄθεται φίλον ἦτορ
ἶσόν οἱ φάσθαι, τόν τε στυγέουσι καὶ ἄλλοι.
Τὴν δὲ μέγ' ὀχθήσας προσέφη κλυτὸς ἐννοσίγαιος.
ὢ πόποι, ἦ ῥ' ἀγαθός περ ἐὼν ὑπέροπλον ἔειπεν,
εἴ μ' ὁμότιμον ἐόντα, βίῃ ἀέκοντα καθέξει.
τρεῖς γάρ τ' ἐκ Κρόνου εἰμὲν ἀδελφεοί, οὓς τέκε Ῥείη.
Ζεὺς καὶ ἐγώ, τρίτατος δ' Ἀΐδης ἐνέροισιν ἀνάσσων.
τριχθὰ δὲ πάντα δέδασται, ἕκαστος δ' ἔμμορε τιμῆς.
ἤτοι ἐγὼν ἔλαχον πολιὴν ἅλα ναιέμεν αἰεὶ
παλλομένων, Ἀΐδης δ' ἔλαχε ζόφον ἠερόεντα.
Ζεὺς δ' ἔλαχ' οὐρανὸν εὐρύν, αἰθέρι καὶ νεφέλῃσι.
γαῖα δ' ἔτι ξυνὴ πάντων καὶ μακρὸς Ὄλυμπος.
τῷ ῥα καὶ οὔτι Διὸς βέομαι φρεσίν, ἀλλὰ ἕκηλος
καὶ κρατερός περ ἐών, μενέτω τριτάτῃ ἐνὶ μοίρῃ.
χερσὶ δὲ μή τί με πάγχυ κακὸν ὣς δειδισσέσθω.
θυγατέρεσσι γάρ τε καὶ υἱάσι κέρδιον εἴη.
ἐκπάγλοις ἐπέεσσιν ἐνισσέμεν οὓς τέκεν αὐτός.
οἳ ἕθεν ὀτρύνοντος ἀκούσονται καὶ ἀνάγκῃ.
Τὸν δ' ἠμείβετ' ἔπειτα ποδήνεμος ὠκέα Ἶρις.
οὕτω γὰρ δή τοι γαιήοχε κυανοχαῖτα.
τόνδε φέρω Διὶ μῦθον ἀπηνέα τε, κρατερόν τε,
» ἦ τι μεταστρέψεις, στρεπταὶ μέν τε φρένες ἐσθλῶν.

οἶσθ' ὡς

Ἶριν θ', ἥ τε θεοῖσι μετάγγελος ἀθανάτοισι,
καί σφεας φωνήσασ' ἔπεα πτερόεντα προσηύδα·
Ζεὺς σφὼ εἰς Ἴδην κέλετ' ἐλθέμεν ὅττι τάχιστα,
αὐτὰρ ἐπὴν ἔλθητε Διός τ' εἰς ὦπα ἴδησθε,
ἕρδειν ὅ,ττι κε κεῖνος ἐποτρύνῃ καὶ ἀνώγῃ.
ἡ μὲν ἄρ ὣς εἰποῦσα, πάλιν κίε πότνια ἥρη.
ἕζετο δ' ἐνὶ θρόνῳ, τὼ δ' ἀΐξαντε πετέσθην.
Ἴδην δ' ἵκανον πολυπίδακα μητέρα θηρῶν,
εὗρον δ' εὐρύοπα κρονίδην ἀνὰ γαργάρῳ ἄκρῳ
ἥμενον· ἀμφὶ δέ μιν θυόεν νέφος ἐστεφάνωτο,
τὼ δὲ πάροιθ' ἐλθόντε διὸς νεφεληγερέταο
στήτην, οὐδέ σφωϊν ἰδὼν ἐχολώσατο θυμῷ.
ὅττι οἱ ὦκ' ἐπέεσσι φίλης ἀλόχοιο πιθέσθην.
Ἶριν δὲ προτέρην ἔπεα πτερόεντα προσηύδα.
Βάσκ' ἴθι ἶρι ταχεῖα ποσειδάωνι ἄνακτι
πάντα τάδ' ἀγγεῖλαι, μὴ δὲ ψευδάγγελος εἶναι,
παυσάμενόν μιν ἄνωχθι μάχης ἠδὲ πτολέμοιο
ἔρχεσθαι μετὰ φῦλα θεῶν. ἢ εἰς ἅλα δῖαν.
εἰ δέ μοι οὐκ ἐπέεσσι πεπείσεται ἀλλ' ἀλογήσει.
φραζέσθω δ' ἤπειτα κατὰ φρένα καὶ κατὰ θυμόν,
μή μ' οὐδὲ κρατερός περ ἐὼν ἐπιόντα ταλάσσῃ
μεῖναι, ἐπεὶ ἕο φημὶ βίῃ πολὺ φέρτερος εἶναι,
καὶ γενεῇ πρότερος. τοῦ δ' οὐκ ὄθεται φίλον ἦτορ
ἶσον ἐμοὶ φάσθαι, τόν τε στυγέουσι καὶ ἄλλοι.
Ὣς ἔφατ', οὐδ' ἀπίθησε ποδήνεμος ὠκέα ἶρις,
βῆ δὲ κατ' ἰδαίων ὀρέων εἰς ἴλιον ἱρήν.
ὡς δ' ὅταν ἐκ νεφέων πτῆται νιφὰς, ἠὲ χάλαζα
ψυχρὴ ὑπαὶ ῥιπῆς αἰθρηγενέος βορέαο,
ὣς κραιπνῶς μεμαυῖα διέπτατο ὠκέα ἶρις.
ἀγχοῦ δ' ἱσταμένη, προσέφη κλυτὸν ἐννοσίγαιον,

χερσὶ καταπρηνέσσ', ὀλοφυρόμενος δὲ πρὸς ηὔδα·
Μὴ νῦν μοι νεμεσήσετ' ὀλύμπια δώματ' ἔχοντες,
τίσασθαι φόνον υἷος ἰόντ' ἐπὶ νῆας ἀχαιῶν
εἴπερ μοι καὶ μοῖρα διὸς πληγέντι κεραυνῷ
κεῖσθαι ὁμοῦ νεκύεσσι μεθ' αἵματι καὶ κονίῃσιν.
Ὣς φάτο· καί ῥ' ἵππους κέλετο, δεῖμόν τε, φόβον τε
ζευγνύμεν, αὐτὸς δ' ἔντε' ἐδύσετο παμφανόωντα.
ἔνθα κ' ἔτι μείζων τε καὶ ἀργαλεώτερος ἄλλος
πὰρ διὸς ἀθανάτοισι χόλος καὶ μῆνις ἐτύχθη.
εἰ μὴ ἀθήνη πᾶσι περιδδείσασα θεοῖσιν,
ὦρτο διὲκ προθύρου, λίπε δὲ θρόνον ἔνθα θάασσε.
τοῦ δ' ἀπὸ μὲν κεφαλῆς κόρυθ' εἵλετο· καὶ σάκος ὤμων·
ἔγχος δ' ἔστησε στιβαρῆς ἐκ χειρὸς ἑλοῦσα
χάλκεον, ἡ δ' ἐπέεσσι καθάπτετο θοῦρον ἄρηα.
Μαινόμενε, φρένας ἠλὲ, διέφθορας· ἦ νύ τοι αὔτως
οὔατ' ἀκουέμεν ἐστί· νόος δ' ἀπόλωλε καὶ αἰδώς
οὐκ ἀΐεις ἅτε φησὶ θεὰ λευκώλενος ἥρη·
ἣ δὴ νῦν πὰρ ζηνὸς ὀλυμπίου εἰλήλουθεν.
ἦε θέλεις αὐτὸς μὲν ἀναπλήσας κακὰ πολλὰ,
ἂψ ἴμεν οὔλυμπόν δε καὶ ἀχνύμενός περ ἀνάγκῃ;
αὐτὰρ ὁ τοῖς ἄλλοισι κακὸν μέγα πᾶσι φυτεῦσαι.
αὐτίκα γὰρ τρῶας μὲν ὑπερθύμους καὶ ἀχαιοὺς
λείψει· ὁ δ' ἡμέας εἶσι κυδοιμήσων ἐς ὄλυμπον·
μάρψει δ' ἑξείης ὅς τ' αἴτιος, ὅς τε καὶ οὐκί.
Τῷ σ' αὖ νῦν κέλομαι μεθέμεν χόλον υἷος ἑῆος·
ἤδη γάρ τις τοῦδε βίην καὶ χεῖρας ἀμείνων,
ἢ πέφατ' ἢ καὶ ἔπειτα πεφήσεται· ἀργαλέον δὲ
πάντων ἀνθρώπων ῥῦσθαι, γενεήν τε τόκον τε.
Ὣς εἰποῦσ', ἵδρυσε θρόνῳ ἔνι θοῦρον ἄρηα.
ἥρη δ' ἀπόλλωνα καλέσσατο δώματος ἐκτὸς,

Ἶριν

ἵκετο δ᾽ αἰπὺν ὄλυμπον, ὁμηγερέεσσι δ᾽ ἐπῆλθεν
ἀθανάτοισι θεοῖσι Διὸς δόμῳ· οἱ δὲ ἰδόντες,
πάντες ἀνήϊξαν, καὶ δεικανόωντο δέπαεσσιν.
ἣ δ᾽ ἄλλους μὲν ἔασε, θέμιστι δὲ καλλιπαρῄῳ
δέκτο δέπας, πρώτη γὰρ ἐναντίη ἦλθε θέουσα,
καί μιν φωνήσασ᾽ ἔπεα πτερόεντα προσηύδα.
Ἥρη, τίπτε βέβηκας ἀτυζομένη δὲ ἔοικας;
ἦ μάλα δή σε φόβησε κρόνου πάϊς, ὅς τοι ἀκοίτης;
Τὴν δ᾽ ἠμείβετ᾽ ἔπειτα θεὰ λευκώλενος ἥρη.
μή με θεὰ θέμι ταῦτα διείρεο, οἶσθα καὶ αὐτή.
οἷος ἐκείνου θυμὸς ὑπερφίαλος καὶ ἀπηνής.
ἀλλὰ σύ γ᾽ ἄρχε θεοῖσι δόμοις ἐνὶ δαιτὸς ἐΐσης.
ταῦτα δὲ καὶ μετὰ πᾶσιν ἀκούσεαι ἀθανάτοισιν,
οἷα ζεὺς κακὰ ἔργα πιφαύσκεται, οὐδέ τι φημὶ
πᾶσιν ὁμῶς θυμὸν κεχαρησέμεν, οὔτε βροτοῖσιν
οὔτε θεοῖς, εἴπερ τις νῦν δαίνυται εὔφρων.
ἣ μὲν ἄρ ὣς εἰποῦσα, καθέζετο πότνια ἥρη.
ὄχθησαν δ᾽ ἀνὰ δῶμα Διὸς θεοί, ἡ δ᾽ ἐγέλασσε
χείλεσιν, οὐδὲ μέτωπον ἐπ᾽ ὀφρύσι κυανέῃσιν
ἰάνθη, πᾶσιν δὲ νεμεσσηθεῖσα μετηύδα.
Νήπιοι, οἳ ζηνὶ μενεαίνομεν ἀφρονέοντες,
ἦ ἔτι μιν μέμαμεν καταπαυσέμεν ἆσσον ἰόντες,
ἢ ἔπει, ἠὲ βίῃ, ὃ δ᾽ ἀφήμενος οὐκ ἀλεγίζει
οὐδ᾽ ὄθεται, φησὶν γὰρ ἐν ἀθανάτοισι θεοῖσι
κάρτεΐ τε σθένεΐ τε διακριδὸν εἶναι ἄριστος.
τῷ ἔχετ᾽ ὅττι κεν ὔμμι κακὸν πέμπῃσιν ἑκάστῳ.
ἤδη γὰρ νῦν ἔλπομ᾽ ἄρηΐ γε πῆμα τετύχθαι.
υἱὸς γάρ οἱ ὄλωλε μάχῃ ἐνὶ φίλτατος ἀνδρῶν
ἀσκάλαφος, τόν φησιν ὃν ἔμμεναι ὄβριμος ἄρης.
Ὣς ἔφατ᾽, αὐτὰρ ἄρης θαλερὼ πεπλήγετο μηρώ.

ἔρχεο νῦν μετὰ φῦλα θεῶν καὶ δεῦρο κάλεσσον
Ἶριν τ' ἐλθέμεναι. καὶ ἀπόλλωνα κλυτότοξον,
ὄφρ' ἣ μὲν μετὰ λαὸν ἀχαιῶν χαλκοχιτώνων
ἔλθῃ, καὶ εἴπῃσι ποσειδάωνι ἄνακτι,
παυσάμενον πολέμοιο, τὰ ἃ πρὸς δώμαθ' ἱκέσθαι.
ἕκτορα δ' ὀρύνησι μάχην ἐς, φοῖβος ἀπόλλων
αὖτις δ' ἐμπνεύσῃσι μένος, λελάθῃ δ' ὀδυνάων.
αἳ νῦν μιν τείρουσι κατὰ φρένας, αὐτὰρ ἀχαιοὺς
αὖτις ἀποστρέψῃσιν, ἀνάλκιδα φύζαν ἐνόρσας.
φεύγοντες δ' ἐν νηυσὶ πολυκλήϊσι πέσωσι
πηλείδεω ἀχιλῆος, ὁ δ' ἀνστήσει ὃν ἑταῖρον.
πάτροκλον, τὸν δὲ κτενεῖ ἔγχει φαίδιμος ἕκτωρ.
ἰλίου προπάροιθε πολέας ὀλέσαντ' αἰζηοὺς
τοὺς ἄλλους, μετὰ δ' υἱὸν ἐμὸν σαρπηδόνα δῖον.
τοῦ δὲ χολωσάμενος κτενεῖ ἕκτορα δῖος ἀχιλλεύς.
ἐκ τοῦ δ' ἄντοι ἔπειτα παλίωξιν παρὰ νηῶν,
αἰὲν ἐγὼ τεύχοιμι διαμπερὲς, εἰσόκ' ἀχαιοὶ
ἴλιον αἰπὺ ἕλοιεν, ἀθηναίης διὰ βουλάς.
τὸ πρὶν δ' οὔτ' ἄρ ἐγὼ παύσω χόλον, οὔτέ τιν' ἄλλον
ἀθανάτων, δαναοῖσιν ἀμυνέμεν ἐνθάδ' ἐάσω.
πρίν γε τὸ πηλείδαο τελευτηθῆναι ἐέλδωρ.
ὥς οἱ ὑπέστην πρῶτον, ἐμῷ δ' ἐπένευσα κάρητι
ἤματι τῷ, ὅτ' ἐμεῖο θεὰ θέτις ἥψατο γούνων.
λισσομένη τιμῆσαι ἀχιλλῆα πτολίπορθον.
Ὣς ἔφατ' οὐδ' ἀπίθησε θεὰ λευκώλενος ἥρη.
βῆ δὲ κατ' ἰδαίων ὀρέων ἐς μακρὸν ὄλυμπον.
ὡς δ' ὅτ' ἀναΐξῃ νόος ἀνέρος, ὅς τ' ἐπὶ πολλὴν
γαῖαν ἐληλουθὼς φρεσὶ πευκαλίμῃσι νοήσῃ
ἔνθ' εἴην, ἢ ἔνθα μενοινήσειέ τε πολλά,
ὣς κραιπνῶς μεμαυῖα διέπτατο πότνια ἥρη.

γῆν ὀλιγηπελέων. ἐμὲ δ' οὐδ' ὧς θυμὸς ἀνίει
ἄζηχὴς ὀδύνη Ἡρακλῆος θείοιο.
τὸν σὺ ξὺν Βορέῃ ἀνέμῳ πεπιθοῦσα θυέλλας
πέμψας ἐπ' ἀτρύγετον πόντον κακὰ μητιόωσα.
καί μιν ἔπειτα Κόωνδ' εὖ ναιομένην ἀπένεικας.
τὸν μὲν ἐγὼν ἔνθεν ῥυσάμην καὶ ἀνήγαγον αὖτις
Ἄργος ἐς ἱππόβοτον καὶ πολλά περ ἀθλήσαντα.
τῶν σ' αὖτις μνήσω ἵν' ἀπολλήξῃς ἀπατάων,
ὄφρ' εἴδῃς ἤν τοι χραίσμῃ φιλότης τε καὶ εὐνή,
ἣν ἐμίγης ἐλθοῦσα θεῶν ἄπο, καί μ' ἀπάτησας.
Ὣς φάτο, ῥίγησεν δὲ βοῶπις πότνια Ἥρη.
καί μιν φωνήσασ' ἔπεα πτερόεντα προσηύδα.
ἴστω νῦν τόδε γαῖα καὶ οὐρανὸς εὐρὺς ὕπερθεν
καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅς τε μέγιστος
ὅρκος, δεινότατός τε πέλει μακάρεσσι θεοῖσι.
σή θ' ἱερὴ κεφαλὴ, καὶ νωΐτερον λέχος αὐτῶν
κουρίδιον, τὸ μὲν οὐκ ἂν ἐγώ ποτε μὰψ ὀμόσαιμι.
μὴ δι' ἐμὴν ἰότητα Ποσειδάων ἐνοσίχθων
πημαίνει Τρῶάς τε, καὶ Ἕκτορα, τοῖσι δ' ἀρήγει.
ἀλλά που αὐτὸν θυμὸς ἐποτρύνει καὶ ἀνώγει.
τειρομένους δ' ἐπὶ νηυσὶν ἰδὼν ἐλέησεν Ἀχαιούς.
αὐτάρ τοι κἀκείνῳ ἐγὼ παραμυθησαίμην,
τῇ ἴμεν, ᾗ κεν δὴ σὺ κελαινεφὲς ἡγεμονεύοις.
Ὣς φάτο, μείδησεν δὲ πατὴρ ἀνδρῶν τε θεῶν τε
καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα.
εἰ μὲν δὴ σύ γ' ἔπειτα βοῶπις πότνια Ἥρη,
ἶσον ἐμοὶ φρονέουσα μετ' ἀθανάτοισι καθίζοις,
τῷ κεν Ποσειδάων γε, καὶ εἰ μάλα βούλεται ἄλλῃ,
αἶψα μεταστρέψειε νόον μετὰ σὸν, καὶ ἐμὸν κῆρ.
ἀλλ' εἰ δή ῥ' ἐτεόν γε καὶ ἀτρεκέως ἀγορεύεις

Ο κρονίδης κεχόλωτο ποσειδάωνι καὶ ἥρῃ·

a Υτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησαν
φεύγοντες, πολλοὶ δὲ δάμεν δαναῶν ὑπὸ χερσίν·
οἱ μὲν δὴ παρ' ὄχεσφιν ἐρητύοντο μένοντες,
χλωροὶ ὑπαὶ δείους πεφοβημένοι· ἔγρετο δὲ ζεὺς
ἴδης ἐν κορυφῇσι παρὰ χρυσοθρόνου ἥρης
στῆ δ' ἄρ ἀναΐξας, ἴδε δὲ τρῶας καὶ ἀχαιούς·
τοὺς μὲν ὀρινομένους, τοὺς δὲ κλονέοντας ὄπισθεν
ἀργείους· μετὰ δέ σφι ποσειδάωνα ἄνακτα,
ἕκτορα δ' ἐν πεδίῳ ἴδε κείμενον, ἀμφὶ δ' ἑταῖροι
εἵαθ', ὁ δ' ἀργαλέῳ ἔχετ' ἄσθματι κῆρ ἀπινύσσων,
αἷμ' ἐμέων, ἐπεὶ οὔ μιν ἀφαυρότατος βάλ' ἀχαιῶν.
τὸν δὲ ἰδὼν ἐλέησε πατὴρ ἀνδρῶν τε θεῶν τε·
δεινὰ δ' ὑπόδρα ἰδὼν ἥρην πρὸς μῦθον ἔειπεν·
ἦ μάλα δὴ κακότεχνος ἀμήχανε σὸς δόλος ἥρη,
ἕκτορα δῖον ἔπαυσε μάχης, ἐφόβησε δὲ λαούς·
οὐ μὰν οἶδ' εἰ αὖτε, κακορραφίης ἀλεγεινῆς
πρώτη ἐπαύρηαι, καί σε πληγῇσιν ἱμάσσω,
ἦ οὐ μέμνῃ ὅτε τ' ἐκρέμω ὑψόθεν, ἐκ δὲ ποδοῖιν
ἄκμονας ἧκα δύω, περὶ χερσὶ δὲ δεσμὸν ἴηλα
χρύσεον ἄρρηκτον· σὺ δ' ἐν αἰθέρι καὶ νεφέλῃσιν
ἐκρέμω, ἠλάστεον δὲ θεοὶ κατὰ μακρὸν ὄλυμπον·
λῦσαι δ' οὐκ ἐδύναντο· παρασταδὸν, ὃν δὲ λάβοιμι
ῥίπτασκον τεταγὼν ἀπὸ βηλοῦ, ὄφρ' ἂν ἵκηται

γῆν

ἀνδρὶ φίλῳ ἐλθόντι γανύσσεται, ὁππότε κεν δὴ
ἐκ Τροίης σὺν νηυσὶ νεώμεθα κοῦροι ἀχαιῶν.
Ὣς φάτο. τοὺς δ' ἄρα πάντας ὑπὸ χλωρὸν δέος εἷλε.
πάπτηνεν δ' ἕκαστος, ὅπῃ φύγοι αἰπὺν ὄλεθρον.
Ἔσπετε νῦν μοι μοῦσαι ὀλύμπια δώματ' ἔχουσαι,
ὅς τις δὴ πρῶτος βροτόεντ' ἀνδράγρι' ἀχαιῶν
ἤρατ', ἐπεί ῥ' ἔκλινε μάχην κλυτὸς ἐννοσίγαιος.
αἴας ῥα πρῶτος τελαμώνιος ὕρτιον οὖτα,
γυρτιάδην μυσῶν ἡγήτορα καρτεροθύμων.
φάλκην δ' ἀντίλοχος καὶ μέρμερον ἐξενάριξε.
μηριόνης δὲ μόρυν τε καὶ ἱπποτίωνα κατέκτα.
τεῦκρος δὲ προθόωνά τ' ἐνήρατο καὶ περιφήτην.
ἀτρεΐδης δ' ἄρ ἔπειθ', ὑπερήνορα ποιμένα λαῶν,
οὖτα κατὰ λαπάρην, διὰ δ' ἔντερα χαλκὸς ἄφυσσε
δῃώσας, ψυχὴ δὲ κατ' οὐταμένην ὠτειλὴν
ἔσσυτ' ἐπειγομένη, τὸν δὲ σκότος ὄσσ' ἐκάλυψε.
πλείστους δ' αἴας εἷλεν ὀϊλῆος ταχὺς υἱός.
οὐ γάρ οἵ τις ὁμοῖος ἐπισπέσθαι ποσὶν ἦεν
ἀνδρῶν τρεσσάντων, ὅτε τε ζεὺς ἐν φόβον ὄρσῃ.

## ΥΠΟΘΕΣΙΣ ΤΗΣ. Ο. ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Ζεὺς ἐγερθεὶς καὶ θεασάμενος τοὺς τρῶας νικωμένους, ἥραν ἐπιπλήσσει, καὶ ἶριν μεταπέμπει πρὸς ποσειδῶνα κελεύων ἀφίστασθαι τοῦ πολέμου, ἀπόλλωνα δὲ, ὅπως ἀναρρώσῃ τὸν ἕκτορα. ὃς ἀναλαβὼν αἰγίδα, τοὺς ἕλληνας εἰς φυγὴν τρέπει. καὶ μέχρι τῶν νεῶν συνδιωχθέντων. αἴας δ' ὁ τελαμώνιος πολλοὺς ἀναιρεῖ τῶν πολεμίων, τοὺς ταῖς ναυσὶ πῦρ ἐπιφέροντας.

ἢ παῖς αὐτῷ γὰρ γενεὴν ἄγχιστα ἐῴκει.
ἦ ῥ' εὖ γινώσκων τρῶας δ' ἄχος ἔλλαβε θυμόν.
ἔνθ' ἀκάμας πρόμαχον βοιώτιον οὔτασε δουρί,
ἀμφὶ κασιγνήτῳ βεβαώς, ὁ δ' ὕφελκε ποδοῖιν.
τῷ δ' ἀκάμας ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας·
ἀργεῖοι ἰόμωροι ἀπειλάων ἀκόρητοι.
οὔθην οἴοισίν γε πόνος τ' ἔσεται καὶ ὀϊζὺς
ἡμῖν, ἀλλὰ ποθ' ὧδε κατακτενέεσθε καὶ ὔμμες,
φράζεσθ' ὡς ὑμῖν πρόμαχος δεδμημένος εὕδει
ἔγχει ἐμῷ, ἵνα μή τι κασιγνήτοιό γε ποινὴ,
δηρὸν ἄτιτος ἔῃ, τῷ καί κέ τις εὔχεται ἀνὴρ,
γνωτὸν ἐνὶ μεγάροις ἄρεως ἀλκτῆρα λιπέσθαι.
Ὣς ἔφατ'· ἀργείοισι δ' ἄχος γένετ' εὐξαμένοιο.
πηνέλεῳ δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινεν.
ὁρμήθη δ' ἀκάμαντος· ὁ δ' οὐχ ὑπέμεινεν ἐρωήν.
πηνελέοιο ἄνακτος· ὁ δ' οὔτασεν ἰλιονῆα,
υἱὸν φόρβαντος πολυμήλου· τόν ῥα μάλιστα
ἑρμείας τρώων ἐφίλει, καὶ κτῆσιν ὄπασσεν.
τῷ δ' ἄρ ὑπὸ μήτηρ μοῦνον τέκεν ἰλιονῆα,
τὸν τόθ' ὑπ' ὀφρύος οὖτα κατ' ὀφθαλμοῖο θέμεθλα,
ἐκ δ' ὦσε γλήνην· δόρυ δ' ὀφθαλμοῖο διαπρὸ
καὶ διὰ ἰνίου ἦλθεν, ὁ δ' ἕζετο χεῖρε πετάσσας
ἄμφω, πηνέλεως δ' ἐρυσσάμενος ξίφος ὀξύ,
αὐχένα μέσσον ἔλασσεν, ἀπήραξεν δὲ χαμᾶζε
αὐτῇ σὺν πήληκι, ἔτι δ' ὄβριμον ἔγχος
ἦεν ἐν ὀφθαλμῷ, ὁ δὲ φῆ κώδειαν ἀνασχών.
πέφραδέ τε τρώεσσι, καὶ εὐχόμενος ἔπος ηὔδα.
εἰπέμεναί μοι τρῶες ἀγαυοῦ ἰλιονῆος,
πατρὶ φίλῳ καὶ μητρὶ γοήμεναι ἐν μεγάροισιν.
οὐδὲ γὰρ ἡ προμάχοιο δάμαρ ἀλεγηνορίδαο,

ἀνδρὶ

Ἠνοπίδην, ὃν ἄρα νύμφη τέκε νηῒς ἀμύμων,
Ἤνοπι βουκολέοντι παρ' ὄχθας Σατνιόεντος.
τὸν μὲν ὀϊλιάδης δουρικλυτὸς ἐγγύθεν ἐλθὼν.
οὖτα κατὰ λαπάρην. ὁ δ' ἀνετράπετ', ἀμφὶ δ' ἄρ' αὐτῷ
Τρῶες καὶ δαναοὶ σύναγον κρατερὴν ὑσμίνην.
τῷ δ' ἔπι πουλυδάμας ἐγχέσπαλος ἦλθεν ἀμύντωρ
πανθοΐδης, βάλε δὲ προθοήνορα δεξιὸν ὦμον
υἱὸν ἀρηϊλύκοιο. δι' ὤμου δ' ὄβριμον ἔγχος
ἔσχεν. ὁ δ' ἐν κονίῃσι πεσὼν, ἕλε γαῖαν ἀγοστῷ.
πουλυδάμας δ' ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας
οὐ μὰν αὖτ' ὀΐω μεγαθύμου πανθοΐδαο
χειρὸς ἀπὸ στιβαρῆς, ἅλιον πηδῆσαι ἄκοντα,
ἀλλά τις ἀργείων κόμισε χροΐ. καί μιν ὀΐω
αὐτῷ σκηπτόμενον κατίμεν δόμον ἄϊδος εἴσω.
Ὣς ἔφατ' ἀργείοισι δ' ἄχος γένετ' εὐξαμένοιο,
αἴαντι δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινε,
τῷ τελαμωνιάδῃ. τοῦ γὰρ πέσεν ἄγχι μάλιστα.
καρπαλίμως δ' ἀπιόντος ἀκόντισε δουρὶ φαεινῷ.
πουλυδάμας δ' αὐτὸς μὲν, ἀλεύατο κῆρα μέλαιναν,
λικριφὶς ἀΐξας, κόμισεν δ' ἀντήνορος υἱὸς
ἀρχέλοχος, τῷ γάρ ῥα θεοὶ βούλευσαν ὄλεθρον.
τόν ῥ' ἔβαλεν κεφαλῆς τε καὶ αὐχένος ἐν συνεοχμῷ,
νείατον ἀστράγαλον, ἀπὸ δ' ἄμφω κέρσε τένοντε
τοῦ δὲ πολὺ προτέρη κεφαλὴ, στόμα τε, ῥῖνές τε,
οὔδει πλῆντ' ἤπερ κνῆμαι καὶ γοῦνα πεσόντος.
αἴας δ' αὖτ' ἐγέγωνεν ἀμύμονι πουλυδάμαντι.
Φράζεο πουλυδάμα, καί μοι νημερτὲς ἐνίσπε.
ἦ ῥ' οὐχ οὗτος ἀνὴρ προθοήνορος ἀντὶ πεφάσθαι
ἄξιος, οὐ μέν μοι κακὸς εἴδεται οὐδὲ κακῶν ἔξ.
ἀλλὰ κασίγνητος ἀντήνορος ἱπποδάμοιο,

ὡς δ' ὅθ' ὑπαὶ πληγῆς πατρὸς διὸς ἐξερίπῃ δρῦς
πρόῤῥιζος. δεινὴ δὲ θεείου γίνεται ὀδμὴ
ἐξ αὐτῆς, τὸν δ' οὔπερ ἔχει θράσος ὅς κεν ἴδηται
ἐγγὺς ἐών. χαλεπὸς δὲ διὸς μεγάλοιο κεραυνός.
ὣς ἔπεσ' ἕκτορος ὦκα χαμαὶ μένος ἐν κονίῃσι.
χειρὸς δ' ἔκβαλεν ἔγχος, ἐπ' αὐτῷ δ' ἀσπὶς ἐάφθη
καὶ κόρυς. ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ.
οἱ δὲ μέγα ἰάχοντες ἐπέδραμον υἷες ἀχαιῶν.
ἐλπόμενοι ἐρύεσθαι, ἀκόντιζον δὲ θαμειὰς
αἰχμάς, ἀλλ' οὔτις ἐδυνήσατο ποιμένα λαῶν
οὐτάσαι οὐδὲ βαλεῖν. πρὶν γὰρ περίβησαν ἄριστοι,
πουλυδάμας τε καὶ αἰνείας καὶ δῖος ἀγήνωρ,
σαρπηδών τ' ἀρχὸς λυκίων καὶ γλαῦκος ἀμύμων.
τῶν δ' ἄλλων οὔτις ἑῦ ἀκήδησεν, ἀλλὰ πάροιθεν
ἀσπίδας εὐκύκλους σχέθον αὐτοῦ. τὸν δ' ἄρ' ἑταῖροι
χερσὶν ἀείραντες φέρον ἐκ πόνου ὄφρ' ἵκεθ' ἵππους
ὠκέας. οἵ οἱ ὄπισθε μάχης ἠδὲ πτολέμοιο
ἕστασαν, ἡνίοχόν τε καὶ ἅρματα ποικίλ' ἔχοντες.
οἳ τόν γε προτὶ ἄστυ φέρον βαρέα στενάχοντα.
ἀλλ' ὅτε δὴ πόρον ἷξον ἐϋῤῥεῖος ποταμοῖο
ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο ζεύς,
ἔνθα μιν ἐξ ἵππων πέλασαν χθονὶ, κὰδ δέ οἱ ὕδωρ
χεῦαν, ὁ δ' ἀμπνύνθη καὶ ἀνέδρακεν ὀφθαλμοῖσιν.
ἑζόμενος δ' ἐπὶ γοῦνα κελαινεφὲς αἷμ' ἀπέμεσσεν.
αὖτις δ' ἐξ ὀπίσω πλῆτο χθονὶ, τὼ δέ οἱ ὄσσε
νὺξ ἐκάλυψε μέλαινα, βέλος δ' ἔτι θυμὸν ἐδάμνα.
ἀργεῖοι δ' οὖν ὡς ἴδον ἕκτορα νόσφι κιόντα,
μᾶλλον ἐπὶ τρώεσσι θόρον, μνήσαντο δὲ χάρμης.
ἔνθα πολὺ πρώτιστος ὀϊλῆος ταχὺς αἴας
σάτνιον οὔτασε δουρὶ μετάλμενος ὀξυόεντι

ἠνοπίδην

βάν ῥ' ἴμεν, ἦρχε δ' ἄρα σφι ποσειδάων ἐνοσίχθων.
δεινὸν ἄορ τανύηκες ἔχων ἐν χειρὶ παχείῃ.
εἴκελον ἀστεροπῇ, τῷ δ' οὐ θέμις ἐστὶ μιγῆναι,
ἐν δαῒ λευγαλέῃ, ἀλλὰ δέος ἰσχάνει ἄνδρας.
τρῶας δ' αὖθ' ἑτέρωθεν ἐκόσμει φαίδιμος ἕκτωρ.
δή ῥα τότ' αἰνοτάτην ἔριδα πτολέμοιο τάνυσσαν
κυανοχαῖτα ποσειδάων καὶ φαίδιμος ἕκτωρ.
ἤτοι ὁ μὲν τρώεσσιν, ὁ δ' ἀργείοισιν ἀρήγων.
ἐκλύσθη δὲ θάλασσα ποτὶ κλισίας τε νέας τε
ἀργείων. οἱ δὲ ξύνισαν μεγάλῳ ἀλαλητῷ.
οὔτε θαλάσσης κῦμα τόσον βοάᾳ ποτὶ χέρσον
ποντόθεν ὀρνύμενον πνοιῇ βορέω ἀλεγεινῇ,
οὔτε πυρὸς τόσσος τε ποτὶ βρόμος αἰθομένοιο,
οὔρεος ἐν βήσσῃς ὅτε τ' ὤρετο καιέμεν ὕλην.
οὔτ' ἄνεμος τόσσος γε ποτὶ δρυσὶν ὑψικόμοισιν
ἠπύει. ὅστε μάλιστα μέγα βρέμεται χαλεπαίνων.
τόσση ἄρα τρώων καὶ ἀχαιῶν ἔπλετο φωνὴ
δεινὸν ἀϋσάντων, ὅτ' ἐπ' ἀλλήλοισιν ὄρουσαν.
αἴαντος δὲ πρῶτος ἀκόντισε φαίδιμος ἕκτωρ
ἔγχει. ἐπεὶ τέτραπτο πρὸς ἰθύ οἱ οὐδ' ἀφάμαρτε.
τῇ ῥα δύω τελαμῶνε περὶ στήθεσσι τετάσθην.
ἤτοι ὁ μὲν σάκεος, ὁ δὲ φασγάνου ἀργυροήλου.
τώ οἱ ῥυσάσθην τέρενα χρόα χώσατο δ' ἕκτωρ.
ὅττι ῥά οἱ βέλος ὠκὺ ἐτώσιον ἔκφυγε χειρός.
ἂψ δ' ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ ἀλεείνων.
τὸν μὲν ἔπειτ' ἀπιόντα μέγας τελαμώνιος αἴας,
χερμαδίῳ, τά ῥα πολλὰ θοάων ἔχματα νηῶν
πὰρ ποσὶ μαρναμένων ἐκυλίνδετο. τῶν ἓν ἀείρας,
στῆθος βεβλήκει ὑπὲρ ἄντυγος ἀγχόθι δειρῆς.
στρόμβον δ' ὣς ἔσσευε βαλών, περὶ δ' ἔδραμε πάντῃ.

βῆ δὲ θέειν ἐπὶ νῆας ἀχαιῶν νήδυμος ὕπνος·
ἀγγελίην ἐρέων γαιηόχῳ ἐννοσιγαίῳ·
ἀγχοῦ δ' ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·
Πρόφρων νῦν δαναοῖσι ποσείδαον ἐπάμυνον,
καί σφιν κῦδος ὄπαζε μίνυνθά περ ὄφρ' ἔτι εὕδει
ζεύς· ἐπεὶ αὐτῷ ἐγὼ μαλακὸν περὶ κῶμα κάλυψα·
ἥρη δ' ἐν φιλότητι παρήπαφεν εὐνηθῆναι.
Ὣς εἰπών, ὃ μὲν ᾤχετ' ἐπὶ κλυτὰ φῦλ' ἀνθρώπων·
τὸν δ' ἔτι μᾶλλον ἀνῆκεν ἀμυνέμεναι δαναοῖσιν·
αὐτίκα δ' ἐν πρώτοισι μέγα προθορὼν ἐκέλευσεν·
Ἀργεῖοι καί δ' αὖτε μεθίεμεν ἕκτορι νίκην
πριαμίδῃ, ἵνα νῆας ἕλῃ καὶ κῦδος ἄρηται;
ἀλλ' ὃ μὲν οὕτω φησὶ καὶ εὔχεται οὕνεκ' ἀχιλλεὺς
νηυσὶν ἐπὶ γλαφυρῇσι μένει κεχολωμένος ἦτορ·
κείνου δ' οὔ τι λίην ποθὴ ἔσσεται, εἴ κεν οἱ ἄλλοι
ἡμεῖς ὀτρυνώμεθ' ἀμυνέμεν ἀλλήλοισιν.
ἀλλ' ἄγεθ' ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·
ἀσπίδες ὅσσαι ἄρισται ἐνὶ στρατῷ ἠδὲ μέγισται
ἑσσάμενοι· κεφαλὰς δὲ παναίθῃσιν κορύθεσσι
κρύψαντες, χερσίν τε τὰ μακρότατ' ἔγχε' ἑλόντες
ἴομεν· αὐτὰρ ἐγὼν ἡγήσομαι, οὐδ' ἔτι φημὶ
ἕκτορα πριαμίδην μενέειν μάλα περ μεμαῶτα.
ὃς δέ κ' ἀνὴρ μενέχαρμος ἔχει δ' ὀλίγον σάκος ὤμῳ
χείρονι φωτὶ δότω· ὃ δ' ἐν ἀσπίδι μείζονι δύτω.
Ὣς ἔφαθ'· οἱ δ' ἄρα τοῦ μάλα μὲν κλύον· ἠδ' ἐπίθοντο·
τοὺς δ' αὐτοὶ βασιλῆες ἐκόσμεον, οὐτάμενοί περ·
τυδεΐδης ὀδυσεύς τε, καὶ ἀτρεΐδης ἀγαμέμνων·
οἰχόμενοι δ' ἐπὶ πάντας, ἀρήϊα τεύχε' ἄμειβον·
ἐσθλὰ μὲν ἐσθλὸν ἔδυνε· χέρεια δὲ χείρονι δόσκον·
αὐτὰρ ἐπεί ῥ' ἕσσαντο περὶ χροῒ νώροπα χαλκόν,

βάν ῥ'

ἣ δ' ἡρακλῆα κρατερόφρονα γείνατο παῖδα·
ἣ δὲ διώνυσον σεμέλη τέκε χάρμα βροτοῖσιν·
οὐδ' ὅτε δήμητρος καλλιπλοκάμοιο ἀνάσσης,
οὐδ' ὁπότε λητοῦς ἐρικυδέος· οὐδὲ σεῦ αὐτῆς·
ὡς σέο νῦν ἔραμαι· καί με γλυκὺς ἵμερος αἱρεῖ.
Τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια ἥρη·
αἰνότατε κρονίδη ποῖον τὸν μῦθον ἔειπες;
εἰ νῦν ἐν φιλότητι λιλαίεαι εὐνηθῆναι
ἴδης ἐν κορυφῇσι τὰ δὲ προπέφανται ἅπαντα
πῶς κ' ἔοι· εἴ τις νῶϊ θεῶν αἰειγενετάων
εὕδοντ' ἀθρήσειε θεοῖσι δὲ πᾶσι μετελθὼν
πεφράδοι· οὐκ ἂν ἔγωγε τεὸν πρὸς δῶμα νεοίμην
ἐξ εὐνῆς ἀνστᾶσα· νεμεσσητὸν δέ κεν εἴη·
ἀλλ' εἰ δή ῥ' ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ·
ἔστιν τοι θάλαμος, τόν τοι φίλος υἱὸς ἔτευξεν
ἥφαιστος, πυκινὰς δὲ θύρας σταθμοῖσιν ἐπῆρσεν,
ἔνθ' ἴομεν κείοντες, ἐπεί νύ τοι εὔαδεν εὐνή·
Τὴν δ' ἀπαμειβόμενος προσέφη νεφεληγερέτα ζεύς·
ἥρη μή τε θεῶν τό γε δείδιθι μήτέ τιν' ἀνδρῶν
ὄψεσθαι· τοῖόν τοι ἐγὼ νέφος ἀμφικαλύψω
χρύσεον· οὐδ' ἂν νῶϊ διαδράκοι ἠέλιός περ,
οὗτε καὶ ὀξύτατον πέλεται φάος εἰσοράασθαι·
ἦ ῥα, καὶ ἀγκὰς ἔμαρπτε κρόνου παῖς ἣν παράκοιτιν·
τοῖσι δ' ὑπὸ χθὼν δῖα φύεν νεοθηλέα ποίην,
λωτόν θ' ἑρσήεντα ἰδὲ κρόκον ἠδ' ὑάκινθον
πυκνὸν καὶ μαλακὸν, ὃς ἀπὸ χθονὸς ὑψόσ' ἔεργε
τῷ ἔνι λεξάσθην, ἐπὶ δὲ νεφέλην ἕσσαντο,
καλὴν χρυσείην, στιλπναὶ δ' ἀπέπιπτον ἔερσαι·
ὣς ὁ μὲν ἀτρέμας εὗδε πατὴρ ἀνὰ γαργάρῳ ἄκρῳ·
ὕπνῳ καὶ φιλότητι δαμείς· ἔχε δ' ἀγκὰς ἄκοιτιν·

ὣς δ' ἴδεν ὥς μιν ἔρως πυκινὰς φρένας ἀμφεκάλυψεν·
οἷον ὅτε πρώτιστον ἐμισγέσθην φιλότητι,
εἰς εὐνὴν φοιτῶντε φίλους λήθοντε τοκῆας.
στῆ δ' αὐτῆς προπάροιθεν, ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν·
Ἥρη. πῆ μεμαυῖα κατ' Οὐλύμπου τόδ' ἱκάνεις;
ἵπποι δ' οὐ παρέασι καὶ ἅρματα τῶν κ' ἐπιβαίης;
Τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη,
ἔρχομαι ὀψομένη πολυφόρβου πείρατα γαίης.
Ὠκεανόν τε θεῶν γένεσιν, καὶ μητέρα Τηθύν.
οἵ μ' ἐν σφοῖσι δόμοισιν ἐΰτρεφον ἠδ' ἀτίταλλον·
τοὺς εἶμ' ὀψομένη καί σφ' ἄκριτα νείκεα λύσω,
ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται
εὐνῆς καὶ φιλότητος ἐπεὶ χόλος ἔμπεσε θυμῷ·
ἵπποι δ' ἐν πρυμνωρείῃ πολυπίδακος Ἴδης
ἑστᾶσ', οἵ μ' οἴσουσιν ἐπὶ τραφερήν τε καὶ ὑγρήν.
νῦν δὲ σεῦ εἵνεκα δεῦρο κατ' Οὐλύμπου τόδ' ἱκάνω,
μή πως μοι μετέπειτα χολώσεαι αἴ κε σιωπῇ
οἴχωμαι πρὸς δῶμα βαθυρρόου Ὠκεανοῖο.
Τὴν δ' ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
Ἥρη κεῖσε μὲν ἔστι καὶ ὕστερον ὁρμηθῆναι,
νῶϊ δ' ἄγ' ἐν φιλότητι τραπείομεν εὐνηθέντε.
οὐ γάρ πώποτέ μ' ὧδε θεᾶς ἔρος οὐδὲ γυναικὸς
θυμὸν ἐνὶ στήθεσσι περιπροχυθεὶς ἐδάμασσε,
οὐδ' ὁπότ' ἠρασάμην Ἰξιονίης ἀλόχοιο
ἣ τέκε Πειρίθοον θεόφιν μήστωρ' ἀτάλαντον·
οὐδ' ὅτε περ Δανάης καλλισφύρου Ἀκρισιώνης
ἣ τέκε Περσῆα πάντων ἀριδείκετον ἀνδρῶν·
οὐδ' ὅτε Φοίνικος κούρης τηλεκλειτοῖο,
ἣ τέκε μοι Μίνων τε καὶ ἀντίθεον Ῥαδάμανθυν·
οὐδ' ὅτε περ Σεμέλης, οὐδ' Ἀλκμήνης ἐνὶ Θήβῃ,

ἥ ῥ'

ὕπνε τίη δὲ σὺ ταῦτα μετὰ φρεσὶ μενοινᾷς;
ἦ φὴς ὡς τρώεσιν ἀρηγέμεν εὐρύοπα ζῆν,
ὡς ἡρακλῆος περὶ χώσατο παιδὸς ἑοῖο.
ἀλλ' ἴθ' ἐγὼ δέ κέ τοι χαρίτων μίαν ὁπλοτεράων
δώσω ὀπυιέμεναι καὶ σὴν κεκλῆσθαι ἄκοιτιν
πασιθέην, ἧς αἰὲν ἱμείρεαι ἤματα πάντα.
Ὣς φάτο, χήρατο δ' ὕπνος, ἀμειβόμενος δὲ προσηύδα.
ἄγρει νῦν μοι ὄμοσον ἄατον στυγὸς ὕδωρ.
χειρὶ δὲ τῇ ἑτέρῃ μὲν ἕλε χθόνα πουλυβότειραν.
τῇ δ' ἑτέρῃ ἅλα μαρμαρέην, ἵνα νῶιν ἅπαντες
μάρτυροι ὦσ' οἱ ἔνερθε θεοὶ κρόνον ἀμφὶς ἐόντες.
ἦ μὲν ἐμοὶ δώσειν χαρίτων μίαν ὁπλοτεράων
πασιθέην. ἧς τ' αὐτὸς ἐέλδομαι ἤματα πάντα.
Ὣς ἔφατ'. οὐδ' ἀπίθησε θεὰ λευκώλενος ἥρη.
ὄμνυε δ' ὡς ἐκέλευε. θεοὺς δ' ὀνόμηνεν ἅπαντας
τοὺς ὑποταρταρίους, οἳ τιτῆνες καλέονται.
αὐτὰρ ἐπεὶ ῥ' ὄμοσέν τε, τελεύτησέν τε τὸν ὅρκον,
τὼ βήτην λήμνου τε καὶ ἴμβρου ἄστυ λιπόντε,
ἠέρα ἑσσαμένω ῥίμφα πρήσσοντε κέλευθον.
ἴδην δ' ἱκέσθην, πολυπίδακα μητέρα θηρῶν,
λεκτὸν ὅθι πρῶτον λιπέτην ἅλα. τὼ δ' ἐπὶ χέρσου
βήτην, ἀκροτάτη δὲ ποδῶν ὕπο σείετο ὕλη.
ἔνθ' ὕπνος μὲν ἔμεινε πάρος διὸς ὄσσε ἰδέσθαι,
εἰς ἐλάτην ἀναβὰς περιμήκετον, ἣ τότ' ἐν ἴδῃ
μακροτάτη πεφυυῖα δι' ἠέρος αἰθέρ' ἵκανεν.
ἔνθ' ἧστ' ὄζοισιν πεπυκασμένος ἐλατίνοισιν,
ὄρνιθι λιγυρῇ ἐναλίγκιος, ἥντ' ἐν ὄρεσσι
χαλκίδα κικλήσκουσι θεοί, ἄνδρες δὲ κύμινδιν.
ἥρη δὲ κραιπνῶς προσεβήσετο γάργαρον ἄκρον,
ἴδης ὑψηλῆς. ἴδε δὲ νεφεληγερέτα ζεύς.

ἠμὲν δή ποτ' ἐμὸν ἔπος ἔκλυες ἠδ' ἔτι καὶ νῦν
πείθευ, ἐγὼ δὲ καί τοι εἰδέω χάριν ἤματα πάντα.
κοίμησόν μοι ζηνὸς ὑπ' ὀφρύσιν ὄσσε φαεινώ
αὐτίκ' ἐπεί κεν ἐγὼ παραλέξομαι ἐν φιλότητι.
δῶρα δέ τοι δώσω, καλὸν θρόνον ἄφθιτον αἰεὶ
χρύσεον, ἥφαιστος δέ κ' ἐμὸς πάϊς ἀμφιγυήεις
τεύξει' ἀσκήσας. ὑπὸ δὲ θρῆνυν ποσὶν ἥσει.
τῷ δέ κεν ἐπισχοίης λιπαροὺς πόδας εἰλαπινάζων.
Τὴν δ' ἀπαμειβόμενος προσεφώνεε νήδυμος ὕπνος.
ἥρη πρέσβα θεὰ θύγατερ μεγάλοιο κρόνοιο.
ἄλλον μέν κεν ἔγωγε θεῶν αἰειγενετάων
ῥεῖα κατευνήσαιμι, καὶ ἂν ποταμοῖο ῥέεθρα
ὠκεανοῦ, ὅς περ γένεσις πάντεσσι τέτυκται.
ζηνὸς δ' οὐκ ἂν ἔγωγε κρονίονος ἆσσον ἱκοίμην.
οὐδὲ κατευνήσαιμ' ὅτε μὴ αὐτός γε κελεύοι.
ἤδη γάρ με καὶ ἄλλο τεὴ ἐπίνυσσεν ἐφετμή.
ἤματι τῷ, ὅτ' ἐκεῖνος ὑπέρθυμος διὸς υἱὸς.
ἔπλεεν ἰλιόθεν τρώων πόλιν ἐξαλαπάξας.
ἤτοι ἐγὼ μὲν ἔθελξα διὸς νόον αἰγιόχοιο.
νήδυμος ἀμφιχυθείς. σὺ δέ οἱ κακὰ μήσαο θυμῷ.
ὄρσασ' ἀργαλέων ἀνέμων ἐπὶ πόντον ἀήτας.
καί μιν ἔπειτα κόωνδ' εὖ ναιομένην ἀπένεικας.
νόσφι φίλων πάντων, ὃ δ' ἐπεγρόμενος χαλέπαινε
ῥιπτάζων κατὰ δῶμα θεοὺς, ἐμὲ δ' ἔξοχα πάντων
ζήτει, καί κε μ' ἄϊστον ἀπ' αἰθέρος ἔμβαλε πόντῳ.
εἰ μὴ νὺξ δμήτειρα θεῶν ἐσάωσε καὶ ἀνδρῶν,
τὴν ἱκόμην φεύγων. ὃ δ' ἐπαύσατο χωόμενός περ.
ἅζετο γὰρ μὴ νυκτὶ θοῇ ἀποθύμια ἕρδοι.
νῦν αὖ τοῦτό μ' ἄνωγας ἀμήχανον ἄλλο τελέσσαι.
Τὸν δ' αὖτε προσέειπε, βοῶπις πότνια ἥρη.

ὕπνε τίη

γαίης νέρθε καθεῖσε καὶ ἀτρυγέτοιο θαλάσσης·
τοὺς εἶμ' ὀψομένη καί σφ' ἄκριτα νείκεα λύσω·
ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται
εὐνῆς καὶ φιλότητος· ἐπεὶ χόλος ἔμπεσε θυμῷ.
εἰ κείνω γ' ἐπέεσσι παραιπεπιθοῦσα φίλον κῆρ,
εἰς εὐνὴν ἀνέσαιμι ὁμωθῆναι φιλότητι;
αἰεί κέ σφι φίλη τε καὶ αἰδοίη καλεοίμην·
Τὴν δ' αὖτε προσέειπε φιλομμειδὴς ἀφροδίτη·
οὐκ ἔστ' οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι·
ζηνὸς γὰρ τοῦ ἀρίστου ἐν ἀγκοίνῃσιν ἰαύεις·
ἦ· καὶ ἀπὸ στήθεσφιν ἐλύσατο κεστὸν ἱμάντα,
ποικίλον, ἔνθα δέ οἱ θελκτήρια πάντα τέτυκτο·
ἔνθ' ἔνι μὲν φιλότης ἐν δ' ἵμερος ἐν δ' ὀαριστὺς
πάρφασις· ἥ τ' ἔκλεψε νόον πύκα περ φρονεόντων·
τόν ῥά οἱ ἔμβαλε χερσὶν ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε·
τῆ νῦν τοῦτον ἱμάντα, τεῷ δ' ἐγκάτθεο κόλπῳ
ποικίλον, ᾧ ἔνι πάντα τετεύχαται· οὐδέ σε φημὶ
ἄπρηκτόν γε νέεσθαι ὅ τι φρεσὶ σῇσι μενοινᾷς·
Ὣς φάτο· μείδησεν δὲ βοῶπις πότνια ἥρη,
μειδήσασα δ' ἔπειτα ἑῷ ἐγκάτθετο κόλπῳ·
ἡ μὲν ἔβη πρὸς δῶμα διὸς θυγάτηρ ἀφροδίτη,
ἥρη δ' ἀΐξασα λίπεν ῥίον οὐλύμποιο,
πιερίην δ' ἐπιβᾶσα καὶ ἠμαθίην ἐρατεινὴν,
σεύατ' ἐφ' ἱπποπόλων θρῃκῶν ὄρεα νιφόεντα,
ἀκροτάτας κορυφάς, οὐδὲ χθόνα μάρπτε ποδοῖιν·
ἐξ ἀθόω δ' ἐπὶ πόντον ἐβήσατο κυμαίνοντα·
λῆμνον δ' εἰσαφίκανε πόλιν θείοιο θόαντος,
ἔνθ' ὕπνῳ ξύμβλητο κασιγνήτῳ θανάτοιο·
ἔν τ' ἄρα οἱ φῦ χειρὶ ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν·
Ὕπνε ἄναξ πάντων τε θεῶν πάντων τ' ἀνθρώπων·

ἔμπης ἐς γαῖάν τε καὶ οὐρανὸν ἵκετ' ἀϋτμή,
τῷ ῥ' ἥ γε χρόα καλὸν ἀλειψαμένη ἰδὲ χαίτας
πεξαμένη, χερσὶ πλοκάμους ἔπλεξε φαεινοὺς.
καλοὺς ἀμβροσίους ἐκ κράατος ἀθανάτοιο.
ἀμφὶ δ' ἄρ' ἀμβρόσιον ἑανὸν ἕσαθ'. ὅν οἱ ἀθήνη
ἔξυσ' ἀσκήσασα. τίθει δ' ἐνὶ δαίδαλα πολλά.
χρυσείῃς δ' ἐνετῇσι κατὰ στῆθος περονᾶτο,
ζώσατο δὲ ζώνην ἑκατὸν θυσάνοις ἀραρυῖαν,
ἐν δ' ἄρα ἕρματα ἧκεν ἐϋτρήτοισι λοβοῖσι.
τρίγληνα μορόεντα. χάρις δ' ἀπελάμπετο πολλή.
κρηδέμνῳ δ' ἐφύπερθε καλύψατο δῖα θεάων,
καλῷ νηγατέῳ. λευκὸν δ' ἦν ἠέλιος ὥς,
ποσσὶ ὑπαὶ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
αὐτὰρ ἐπεὶ δὴ πάντα περὶ χροῒ θήκατο κόσμον
βῆ ῥ' ἴμεν ἐκ θαλάμοιο, καλεσσαμένη δ' ἀφροδίτην
τῶν ἄλλων ἀπάνευθε θεῶν, πρὸς μῦθον ἔειπε.
ἦ ῥά νύ μοί τι πίθοιο φίλον τέκος ὅττι κεν εἴπω,
ἦέ κεν ἀρνήσαιο κοτεσσαμένη τό γε θυμῷ,
οὕνεκ' ἐγὼ δαναοῖσι. σὺ δὲ τρώεσσιν ἀρήγεις.
Τὴν δ' ἠμείβετ' ἔπειτα διὸς θυγάτηρ ἀφροδίτη.
ἥρη πρέσβα θεὰ θύγατερ μεγάλοιο κρόνοιο.
αὔδα' ὅ,τι φρονέεις τελέσαι δέ με θυμὸς ἄνωγεν.
εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστί.
Τὴν δὲ δολοφρονέουσα προσηύδα πότνια ἥρη.
δὸς νῦν μοι φιλότητα καὶ ἵμερον, ᾧ τε σὺ πάντας
δαμνᾷ ἀθανάτους ἠδὲ θνητοὺς ἀνθρώπους,
εἶμι γὰρ ὀψομένη πολυφόρβου πείρατα γαίης.
ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα τηθὺν,
οἵ μ' ἐν σφοῖσι δόμοισιν ἐΰ τρέφον ἠδ' ἀτίταλλον.
δεξάμενοι ῥείης ὅτε, τε κρόνον εὐρύοπα ζεὺς

γαίης

ἀλλ' ἔτι που Δαναῶν ἡγήτορες ἠδὲ μέδοντες,
εὐρὺ κονίσουσιν πεδίον, σὺ δ' ἐπόψεαι αὐτὸς
φεύγοντας προτὶ ἄστυ, νεῶν ἄπο καὶ κλισιάων.
Ὣς εἰπὼν, μέγ' ἄϋσεν ἐπεσσύμενος πεδίοιο.
ὅσον τ' ἐννεάχιλοι ἐπίαχον, ἢ δεκάχιλοι
ἀνέρες ἐν πολέμῳ ἔριδα ξυνάγοντες ἄρηος,
τόσην ἐκ στήθεσφιν ὄπα, κρείων ἐνοσίχθων
ἧκεν, ἀχαιοῖσιν δὲ μέγα σθένος ἔμβαλ' ἑκάστῳ
καρδίῃ, ἄλληκτον πολεμίζειν ἠδὲ μάχεσθαι.
Ἥρη δ' εἰσεῖδε χρυσόθρονος ὀφθαλμοῖσι,
στᾶσ' ἐξ οὐλύμποιο ἀπὸ ῥίου αὐτίκα δ' ἔγνω,
τὸν μὲν ποιπνύοντα μάχην ἀνὰ κυδιάνειραν
αὐτοκασίγνητον καὶ δαέρα, χαῖρε δὲ θυμῷ.
Ζῆνα δ' ἐπ' ἀκροτάτης κορυφῆς πολυπίδακος Ἴδης,
ἥμενον εἰσεῖδε, στυγερὸς δέ οἱ ἔπλετο θυμῷ.
μερμήριξε δ' ἔπειτα βοῶπις πότνια Ἥρη,
ὅππως ἐξαπάφοιτο διὸς νόον αἰγιόχοιο.
ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή
ἐλθεῖν εἰς Ἴδην εὖ ἐντύνασαν ἑαυτήν
εἴ πως ἱμείραιτο παραδραθέειν φιλότητι
ᾗ χροιῇ, τῷ δ' ὕπνον ἀπήμονά τε, λιαρόν τε
χεύῃ ἐπὶ βλεφάροισιν, ἰδὲ φρεσὶ πευκαλίμῃσι.
βῆ δ' ἴμεν ἐς θάλαμον, τόν οἱ φίλος υἱὸς ἔτευξεν
Ἥφαιστος, πυκινὰς δὲ θύρας σταθμοῖσιν ἐπῆρσε
κληῖδι κρυπτῇ, τὴν δ' οὐ θεὸς ἄλλος ἀνῷγεν.
ἔνθ' ἥ γ' εἰσελθοῦσα θύρας ἐπέθηκε φαεινάς.
ἀμβροσίῃ μὲν πρῶτον ἀπὸ χροὸς ἱμερόεντος,
λύματα πάντα κάθηρεν, ἀλείψατο δὲ λίπ' ἐλαίῳ,
ἀμβροσίῳ ἑδανῷ. τό ῥά οἱ τεθυωμένον ἦεν.
τοῦ καὶ κινυμένοιο διὸς ποτὶ χαλκοβατὲς δῶ

τυδέος, ὃν θήβῃσι χυτὴ κατὰ γαῖα καλύπτει·
πορθεῖ γὰρ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο·
ὤκεον δ' ἐν πλευρῶνι καὶ αἰπεινῇ καλυδῶνι·
ἄγριος ἠδὲ μέλας, τρίτατος δ' ἦν ἱππότα οἰνεὺς
πατρὸς ἐμοῖο πατήρ· ἀρετῇ δ' ἦν ἔξοχος αὐτῶν·
ἀλλ' ὁ μὲν αὐτόθι μεῖνε, πατὴρ δ' ἐμὸς ἄργεϊ νάσθη
πλαγχθεὶς, ὣς γάρ που ζεὺς ἤθελε καὶ θεοὶ ἄλλοι·
ἀδρήστοιο δ' ἔγημε θυγατρῶν, ναῖε δὲ δῶμα
ἀφνειὸν βιότοιο· ἅλις δέ οἱ ἦσαν ἄρουραι
πυροφόροι, πολλοὶ δὲ φυτῶν ἔσαν ὄρχατοι ἀμφίς·
πολλὰ δέ οἱ πρόβατ' ἔσκε, κέκαστο δὲ πάντας ἀχαιοὺς
ἐγχείῃ, τὰ δὲ μέλλετ' ἀκουέμεν ὡς ἐτεόν περ·
τῷ οὐκ ἄν με γένος κακὸν καὶ ἀνάλκιδα φάντες
μῦθον ἀτιμήσητε πεφασμένον, ὅ κεν εὖ εἴπω·
δεῦτ' ἴομεν πόλεμον δὲ, καὶ οὐτάμενοί περ ἀνάγκῃ·
ἔνθα δ' ἔπειτ' αὐτοὶ μὲν ἐχώμεθα δηϊοτῆτος,
ἐκ βελέων, μή πού τις ἐφ' ἕλκεϊ ἕλκος ἄρηται·
ἄλλους δ' ὀτρύνοντες ἐνήσομεν, οἳ τὸ πάρος περ
θυμῷ ἦρα φέροντες ἀφεστᾶσ', οὐδὲ μάχονται·
Ὣς ἔφαθ', οἱ δ' ἄρα τοῦ μάλα μὲν κλύον ἠδ' ἐπίθοντο,
βὰν δ' ἴμεν, ἦρχε δ' ἄρα σφιν ἄναξ ἀνδρῶν ἀγαμέμνων·
οὐδ' ἀλαοσκοπιὴν εἶχεν κλυτὸς ἐννοσίγαιος·
ἀλλὰ μετ' αὐτοὺς ἦλθε παλαιῷ φωτὶ ἐοικώς·
δεξιτερὴν δ' ἕλε χεῖρ' ἀγαμέμνονος ἀτρείδαο·
καί μιν φωνήσας, ἔπεα πτερόεντα προσηύδα·
Ἀτρείδη, νῦν δή που ἀχιλλῆος ὀλοὸν κῆρ
γηθεῖ ἐνὶ στήθεσσι φόνον καὶ φύζαν ἀχαιῶν
δερκομένου· ἐπεὶ οὔ οἱ ἔνι φρένες οὐδ' ἠβαιαί·
ἀλλ' ὁ μὲν ὣς ἀπόλοιτο· θεὸς δέ ἑ σιφλώσειε·
σοὶ δ' οὔπω μάλα πάγχυ θεοὶ μάκαρες κοτέουσιν·

ἀλλ'

οὐλόμεν'· αἴθ' ὄφελλες ἀεικελίου στρατοῦ ἄλλου
σημαίνειν, μὴ δ' ἄμμιν ἀνασσέμεν οἷσιν ἄρα Ζεὺς
ἐκ νεότητος ἔδωκε, καὶ ἐς γῆρας τολυπεύειν
ἀργαλέους πολέμους· ὄφρα φθιόμεσθα ἕκαστος.
οὕτω δὴ μέμονας τρώων πόλιν εὐρυάγυιαν
καλλείψειν ἧς εἵνεκ' ὀϊζύομεν κακὰ πολλά,
σίγα, μή τις ἄλλος ἀχαιῶν τοῦτον ἀκούσῃ
μῦθον· ὃν οὔκεν ἀνήρ γε διὰ στόμα πάμπαν ἄγοιτο,
ὅς τις ἐπίσταιτο ᾗσι φρεσὶν ἄρτια βάζειν·
σκηπτοῦχός τ' εἴη καί οἱ πειθοίατο λαοὶ,
τόσσοι δ' ὅσσοισιν σὺ μετ' ἀργείοισιν ἀνάσσεις,
νῦν δέ σευ ὠνοσάμην πάγχυ φρένας, οἷον ἔειπες,
ὃς κέλεαι πολέμοιο συνεσταότος καὶ ἀϋτῆς,
νῆας ἐϋσσέλμους ἅλα δ' ἑλκέμεν· ὄφρ' ἔτι μᾶλλον
τρωσὶ μὲν εὐκτὰ γένηται, ἐπικρατέουσί περ ἔμπης·
ἡμῖν δ' αἰπὺς ὄλεθρος ἐπιρρέπῃ, οὐ γὰρ ἀχαιοὶ
σχήσουσιν πόλεμον, νηῶν ἅλα δ' ἑλκομενάων·
ἀλλ' ἀποπαπτανέουσιν, ἐρωήσουσι δὲ χάρμης,
ἔνθά κε σὴ βουλὴ δηλήσεται ὄρχαμε λαῶν.
Τὸν δ' ἠμείβετ' ἔπειτα ἄναξ ἀνδρῶν ἀγαμέμνων,
ὦ ὀδυσεῦ· μάλα πέρ με καθίκεο θυμὸν ἐνιπῇ
ἀργαλέῃ, ἀτὰρ οὐ μὲν ἐγὼν ἀέκοντας ἄνωγα
νῆας ἐϋσσέλμους ἅλα δ' ἑλκέμεν υἷας ἀχαιῶν·
νῦν δ' εἴη ὅς τις δέ γ' ἀμείνονα μῆτιν ἐνίσποι,
ἢ νέος, ἠὲ παλαιὸς, ἐμοὶ δέ κεν ἀσμένῳ εἴη.
Τοῖσι δὲ καὶ μετέειπε, βοὴν ἀγαθὸς διομήδης·
ἐγγὺς ἀνὴρ οὐ δηθὰ ματεύσομεν αἴκ' ἐθέλητε
πείθεσθαι, καὶ μή τι κότῳ ἀγάσησθε ἕκαστος.
οὕνεκα δὴ γενεῆφι νεώτατός εἰμι μεθ' ὑμῖν
πατρὸς δ' ἐξ ἀγαθοῦ καὶ ἐγὼ γένος εὔχομαι εἶναι

ζεὺς ὑψιβρεμέτης αὐτὸς παρατεκτήναιτο.
τεῖχος μὲν γὰρ δὴ κατερήριπεν ᾧ ἐπέπιθμεν
ἄρρηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ ἔσεσθαι
οἱ δ' ἐπὶ νηυσὶ θοῇσι μάχην ἀλίαστον ἔχουσι
νωλεμές, οὐδ' ἂν ἔτι γνοίης μάλα περ σκοπιάζων·
ὁπποτέρωθεν ἀχαιοὶ ὀρινόμενοι κλονέονται,
ὡς ἐπιμὶξ κτείνονται. ἀϋτὴ δ' οὐρανὸν ἵκει.
ἡμεῖς δὲ φραζώμεθ' ὅπως ἔσται τάδε ἔργα.
εἴ τι νόος ῥέξει, πόλεμον δ' οὐκ ἄμμε κελεύω
δύμεναι, οὐ γάρ πως βεβλημένον ἐστὶ μάχεσθαι.
Τὸν δ' αὖτε προσέειπεν ἄναξ ἀνδρῶν ἀγαμέμνων·
νέστορ, ἐπεὶ δὴ νηυσὶν ἔπι πρύμνῃσι μάχονται,
τεῖχος δ' οὐκ ἔχραισμε τετυγμένον οὐδέ τι τάφρος
ᾗ ἔπι πόλλ' ἔπαθον δαναοί, ἔλποντο δὲ θυμῷ
ἄρρηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ ἔσεσθαι,
οὕτω που διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι,
νωνύμνους ἀπολέσθαι ἀπ' ἄργεος ἐνθάδ' ἀχαιούς.
ᾔδεα μὲν γάρ, ὅτε πρόφρων δαναοῖσιν ἄμυνεν,
οἶδα δὲ νῦν ὅτι τοὺς μὲν ὁμῶς μακάρεσσι θεοῖσι
κυδάνει, ἡμέτερον δὲ μένος καὶ χεῖρας ἔδησεν.
ἀλλ' ἄγεθ' ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες.
νῆας ὅσαι πρῶται ἐρύαται ἄγχι θαλάσσης,
ἕλκωμεν, πάσας δὲ ἐρύσσομεν εἰς ἅλα δῖαν.
ὕψι δ' ἐπ' εὐνάων ὁρμήσομεν, εἰσόκεν ἔλθῃ
νὺξ ἀβρότη, ἢν καὶ τῇ ἀπόσχονται πολέμοιο
τρῶες, ἔπειτα δέ κεν ἐρυσαίμεθα νῆας ἁπάσας.
„ οὐ γάρ τις νέμεσις φυγέειν κακόν, οὐδ' ἀνὰ νύκτα.
„ βέλτερον, ὃς φεύγων προφύγῃ κακόν, ἠὲ ἁλώῃ.
Τὸν δ' ἄρ ὑπόδρα ἰδὼν προσέφη πολύμητις ὀδυσσεύς·
ἀτρείδη ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων

οὐλόμεν'

βῆναι ἐπ' ἀτρείδην, οἳ δ' ἀλλήλους ἐνάριζον
μαρνάμενοι, λάκε δέ σφι περὶ χροῒ χαλκὸς ἀτειρὴς.
νυσσομένων ξίφεσίν τε, καὶ ἔγχεσιν ἀμφιγύοισιν.
νέστορι δὲ ξύμβληντο διοτρεφέες βασιλῆες.
πὰρ νηῶν ἀνιόντες, ὅσοι βεβλήατο χαλκῷ.
τυδείδης ὀδυσεύς τε καὶ ἀτρείδης ἀγαμέμνων.
πολλὸν γὰρ ἀπάνευθε μάχης εἰρύατο νῆες.
θῖν' ἐφ' ἁλὸς πολιῆς τὰς γὰρ πρώτας πεδίονδε
εἴρυσαν, αὐτὰρ τεῖχος ἐπὶ πρύμνῃσιν ἔδειμαν.
οὐδὲ γὰρ οὐδ' εὐρύς περ ἐὼν ἐδυνήσατο πάσας
αἰγιαλὸς νῆας χαδέειν, στείνοντο δὲ λαοί.
τῷ ῥα προκρόσσας ἔρυσαν καὶ πλῆσαν ἁπάσης
ἠϊόνος στόμα μακρὸν, ὅσον συνεέργαθον ἄκραι.
τῷ ῥ' οἵ γ' ὀψείοντες ἀϋτῆς καὶ πολέμοιο.
ἔγχει ἐρειδόμενοι κίον ἀθρόοι, ἄχνυτο δέ σφιν
θυμὸς ἐνὶ στήθεσσιν, ὁ δὲ ξύμβλητο γεραιὸς
νέστωρ, πτῆξε δὲ θυμὸν ἐνὶ στήθεσσιν ἀχαιῶν.
τὸν καὶ φωνήσας προσέφη κρείων ἀγαμέμνων.
Ω νέστορ νηληϊάδη μέγα κῦδος ἀχαιῶν.
τίπτε λιπὼν πόλεμον φθισήνορα δεῦρ' ἀφικάνεις;
δείδω, μὴ δή μοι τελέσῃ ἔπος ὄβριμος ἕκτωρ.
ὥς ποτ' ἐπηπείλησεν ἐνὶ τρώεσσ' ἀγορεύων.
μὴ πρὶν πὰρ νηῶν προτὶ ἴλιον ἀπονέεσθαι.
πρὶν πυρὶ νῆας ἐνιπρῆσαι, κτεῖναι δὲ καὶ αὐτούς.
κεῖνος ὃ ὣς ἀγόρευε, τὰ δὴ νῦν πάντα τελεῖται.
ὢ πόποι, ἦ ῥα καὶ ἄλλοι ἐϋκνήμιδες ἀχαιοὶ
ἐν θυμῷ βάλλονται ἐμοὶ χόλον, ὥς περ ἀχιλλεύς.
οὐδ' ἐθέλουσι μάχεσθαι ἐπὶ πρυμνῇσι νέεσσι.
Τὸν δ' ἠμείβετ' ἔπειτα γερήνιος ἱππότα νέστωρ.
ἦ δὴ ταῦτά γ' ἑτοῖμα τετεύχαται, οὐδέ κεν ἄλλως,

ΙΛΙΑΔΟΣ. .Ξ. ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Ξῖ κρονίδην ὕπνῳ λεχέεσσίν τ' ὕπαφεν ἥρη.

Ἔστορα δ' οὐκ ἔλαθεν ἰαχὴ πίνοντα
ν τά περ ἔμπης·
ἀλλ' ἀσκληπιάδην ἔπεα πτερόεντα
προσηύδα·
φράζεο δῖε μαχάον ὅπως ἔσαι τάδε ἔργα·
μείζων δὴ παρὰ νηυσὶ βοὴ θαλερῶν αἰζηῶν·
ἀλλὰ σὺ μὲν νῦν πῖνε καθήμενος αἴθοπα οἶνον·
εἰσόκε θερμὰ λοετρὰ ἐϋπλόκαμος ἑκαμήδη
θερμήνῃ καὶ λούσῃ ἀπὸ βρότον αἱματόεντα·
αὐτὰρ ἐγὼν ἐλθὼν τάχα εἴσομαι ἐς περιωπήν·
Ὣς εἰπὼν, σάκος εἷλε τετυγμένον υἷος ἑοῖο·
κείμενον ἐν κλισίῃ θρασυμήδεος ἱπποδάμοιο,
χαλκῷ παμφαῖνον, ὁ δ' εἶχ' ἀσπίδα πατρὸς ἑοῖο·
εἵλετο δ' ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ·
στῆ δ' ἐκτὸς κλισίης, τάχα δ' εἴσιδεν ἔργον ἀεικές·
τοὺς μὲν ὀρινομένους, τοὺς δὲ κλονέοντας ὄπισθεν·
τρῶας ὑπερθύμους, ἐρέριπτο δὲ τεῖχος ἀχαιῶν.
ὡς δ' ὅτε πορφύρῃ πέλαγος μέγα κύματι κωφῷ·
ὀσσόμενον λιγέων ἀνέμων λαιψηρὰ κέλευθα
αὔτως, οὐδ' ἄρα τε προκυλίνδεται, οὐδ' ἑτέρωσε
πρίν τινα κεκριμένον καταβήμεναι ἐκ διὸς οὖρον·
ὡς ὁ γέρων ὥρμαινε, δαϊζόμενος κατὰ θυμὸν
διχθάδι', ἢ καθ' ὅμιλον ἴοι δαναῶν ταχυπώλων,
ἦε μετ' ἀτρείδην ἀγαμέμνονα ποιμένα λαῶν.
ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,

βῆναι ἐπ'

Ὣς ἄρα φωνήσας ἡγήσατο· τοὶ δ' ἅμ' ἕποντο
ἠχῇ θεσπεσίῃ, ἐπὶ δ' ἴαχε λαὸς ὄπισθεν.
ἀργεῖοι δ' ἑτέρωθεν ἐπίαχον, οὐδ' ἐλάθοντο
ἀλκῆς, ἀλλ' ἔμενον τρώων ἐπιόντας ἀρίστους.
ἠχὴ δ' ἀμφοτέρων ἵκετ' αἰθέρα καὶ διὸς αὐγάς.

## ΥΠΟΘΕΣΙΣ ΤΗΣ. Ξ. ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Ἀγαμέμνων συμπαραλαβὼν τοὺς τραυματίας καὶ νέστορα σὺν αὐτοῖς, ἔξεισιν ἐπὶ τὸν πόλεμον, ἥρα δὲ τὸν κεστὸν λαβοῦσα παρὰ τῆς ἀφροδίτης κατέρχεται, καὶ τὸν ὕπνον κρατήσασα κοιμίζει τὸν δία. ποσειδῶν δὲ, τοῖς ἕλλησι βοηθεῖ, καὶ πολὺς φόνος γίνεται τῶν τρώων. αἴας δὲ λίθῳ βαλὼν ἕκτορα πλήττει, ὁ δὲ ἀναγαγὼν αἷμα λειποψυχεῖ.

Πριαμίδης· πρόσθεν δ' ἔχεν ἀσπίδα πάντοσ' ἐΐσην
ῥινοῖσιν πυκινήν. πολλὸς δ' ἐπελήλατο χαλκός.
ἀμφὶ δέ οἱ κροτάφοισι, φαεινὴ σείετο πήληξ.
πάντῃ δ' ἀμφὶ φάλαγγας ἐπειρᾶτο προποδίζων
εἴπως οἱ εἴξειαν ὑπασπίδια προβιβῶντι.
ἀλλ' οὐ σύγχει θυμὸν ἐνὶ στήθεσσιν ἀχαιῶν.
αἴας δὲ πρῶτος προκαλέσσατο μακρὰ βιβάσθων.
Δαιμόνιε σχεδὸν ἐλθέ, τί ἢ δειδίσσεαι οὕτως
ἀργείους, οὔτοί τι μάχης ἀδαήμονές εἰμεν.
ἀλλὰ διὸς μάστιγι κακῇ ἐδάμημεν ἀχαιοί.
ἦ θήν πού τοι θυμὸς ἐέλπεται ἐξαλαπάξειν
νῆας, ἄφαρ δέ τε χεῖρες ἀμύνειν εἰσὶ καὶ ἡμῖν
ἦ κε πολὺ φθαίη εὖ ναιομένη πόλις ὑμή,
χερσὶν ὑφ' ὑμετέρῃσιν, ἁλοῦσά τε περθομένη τε.
σοὶ δ' αὐτῷ φημὶ σχεδὸν ἔμμεναι, ὁππότε φεύγων
ἀρήσῃ διὶ πατρὶ, καὶ ἄλλοις ἀθανάτοισι,
θάσσονας ἰρήκων ἔμεναι καλλίτριχας ἵππους.
οἵ σε πόλιν δ' οἴσουσι κονίοντες πεδίοιο.
ὣς ἄρά οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις.
αἰετὸς ὑψιπέτης. ἐπὶ δ' ἴαχε λαὸς ἀχαιῶν.
θάρσυνος οἰωνῷ. ὁ δ' ἀμείβετο φαίδιμος ἕκτωρ.
Αἶαν ἁμαρτοεπὲς βουγάϊε, ποῖον ἔειπες;
αἰ γὰρ ἐγὼν οὕτω γε διὸς πάϊς αἰγιόχοιο
εἴην ἤματα πάντα, τέκοι δέ με πότνια ἥρη,
τιοίμην δ' ὡς τίετ' ἀθηναίη καὶ ἀπόλλων.
ὡς νῦν ἡμέρη ἥδε, κακὸν φέρει ἀργείοισι
πᾶσι μάλ'. ἐν δὲ σὺ τοῖσι πεφήσεαι, αἴ κε ταλάσσῃς,
μεῖναι ἐμὸν δόρυ μακρὸν, ὅ τοι χρόα λειριόεντα
δάψει. ἀτὰρ τρώων κορέεις κύνας ἠδ' οἰωνούς,
δημῷ καὶ σάρκεσσι πεσὼν ἐπὶ νηυσὶν ἀχαιῶν.

Ὣς ἄρα

ἣ δ' ἡρακλῆα κρατερόφρονα γείνατο παῖδα·
ἣ δὲ διώνυσον σεμέλη τέκε χάρμα βροτοῖσιν·
οὐδ' ὅτε δήμητρος καλλιπλοκάμοιο ἀνάσσης,
οὐδ' ὁπότε λητοῦς ἐρικυδέος· οὐδὲ σεῦ αὐτῆς,
ὡς σέο νῦν ἔραμαι, καί με γλυκὺς ἵμερος αἱρεῖ.
Τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια ἥρη·
αἰνότατε κρονίδη ποῖον τὸν μῦθον ἔειπες;
εἰ νῦν ἐν φιλότητι λιλαίεαι εὐνηθῆναι
ἴδης ἐν κορυφῇσι τὰ δὲ προπέφανται ἅπαντα
πῶς κ' ἔοι. εἴ τις νῶϊ θεῶν αἰειγενετάων
εὕδοντ' ἀθρήσειε θεοῖσι δὲ πᾶσι μετελθὼν
πεφράδοι· οὐκ ἂν ἔγωγε τεὸν πρὸς δῶμα νεοίμην
ἐξ εὐνῆς ἀνστᾶσα· νεμεσσητὸν δέ κεν εἴη.
ἀλλ' εἰ δή ῥ' ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ,
ἔστιν τοι θάλαμος, τόν τοι φίλος υἱὸς ἔτευξεν
ἥφαιστος, πυκινὰς δὲ θύρας σταθμοῖσιν ἐπῆρσεν·
ἔνθ' ἴομεν κείοντες, ἐπεί νύ τοι εὔαδεν εὐνή.
Τὴν δ' ἀπαμειβόμενος προσέφη νεφεληγερέτα ζεύς·
ἥρη μήτε θεῶν τό γε δείδιθι μήτε τιν' ἀνδρῶν
ὄψεσθαι· τοῖόν τοι ἐγὼ νέφος ἀμφικαλύψω
χρύσεον· οὐδ' ἂν νῶϊ διαδράκοι ἠέλιός περ,
οὗ τε καὶ ὀξύτατον πέλεται φάος εἰσοράασθαι.
ἦ ῥα, καὶ ἀγκὰς ἔμαρπτε κρόνου παῖς ἣν παράκοιτιν·
τοῖσι δ' ὑπὸ χθὼν δῖα φύεν νεοθηλέα ποίην,
λωτόν θ' ἑρσήεντα ἰδὲ κρόκον ἠδ' ὑάκινθον
πυκνὸν καὶ μαλακόν, ὃς ἀπὸ χθονὸς ὑψόσ' ἔεργε.
τῷ ἔνι λεξάσθην, ἐπὶ δὲ νεφέλην ἕσσαντο,
καλὴν χρυσείην, στιλπναὶ δ' ἀπέπιπτον ἔερσαι.
ὣς ὁ μὲν ἀτρέμας εὗδε πατὴρ ἀνὰ γαργάρῳ ἄκρῳ,
ὕπνῳ καὶ φιλότητι δαμείς, ἔχε δ' ἀγκὰς ἄκοιτιν.

ὡς δ' ἴδεν ὥς μιν ἔρως πυκινὰς φρένας ἀμφεκάλυψεν·
οἷον ὅτε πρώτιστον ἐμισγέσθην φιλότητι,
εἰς εὐνὴν φοιτῶντε φίλους λήθοντε τοκῆας.
στῆ δ' αὐτῆς προπάροιθεν, ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν·
ἥρη· πῆ μεμαυῖα κατ' οὐλύμπου τόδ' ἱκάνεις;
ἵπποι δ' οὐ παρέασι καὶ ἅρματα τῶν κ' ἐπιβαίης.
Τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια ἥρη,
ἔρχομαι ὀψομένη πολυφόρβου πείρατα γαίης·
ὠκεανόν τε θεῶν γένεσιν, καὶ μητέρα τηθύν.
οἵ μ' ἐν σφοῖσι δόμοισιν ἐῢ τρέφον ἠδ' ἀτίταλλον·
τοὺς εἶμ' ὀψομένη καί σφ' ἄκριτα νείκεα λύσω,
ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται
εὐνῆς καὶ φιλότητος ἐπεὶ χόλος ἔμπεσε θυμῷ.
ἵπποι δ' ἐν πρυμνωρείῃ πολυπίδακος ἴδης
ἑστᾶσ', οἵ μ' οἴσουσιν ἐπὶ τραφερήν τε καὶ ὑγρήν.
νῦν δὲ σεῦ εἵνεκα δεῦρο κατ' οὐλύμπου τόδ' ἱκάνω,
μήπως μοι μετέπειτα χολώσεαι αἴ κε σιωπῇ
οἴχωμαι πρὸς δῶμα βαθυρρόου ὠκεανοῖο.
Τὴν δ' ἀπαμειβόμενος προσέφη νεφεληγερέτα ζεύς·
ἥρη κεῖσε μὲν ἔστι καὶ ὕστερον ὁρμηθῆναι,
νῶϊ δ' ἄγ' ἐν φιλότητι τραπείομεν εὐνηθέντε.
οὐ γάρ πώποτέ μ' ὧδε θεᾶς ἔρος οὐδὲ γυναικὸς
θυμὸν ἐνὶ στήθεσσι περιπροχυθεὶς ἐδάμασσε,
οὐδ' ὁπότ' ἠρασάμην ἰξιονίης ἀλόχοιο
ἣ τέκε πειρίθοον θεόφιν μήστωρ' ἀτάλαντον.
οὐδ' ὅτε περ δανάης καλλισφύρου ἀκρισιώνης
ἣ τέκε περσῆα πάντων ἀριδείκετον ἀνδρῶν.
οὐδ' ὅτε φοίνικος κούρης τηλεκλειτοῖο,
ἣ τέκε μοι μίνωτε καὶ ἀντίθεον ῥαδάμανθυν.
οὐδ' ὅτε περ σεμέλης, οὐδ' ἀλκμήνης ἐνὶ θήβῃ,

γαίης νέρθε καθεῖσε καὶ ἀτρυγέτοιο θαλάσσης.
τοὺς εἶμ' ὀψομένη καί σφ' ἄκριτα νείκεα λύσω.
ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται
εὐνῆς καὶ φιλότητος. ἐπεὶ χόλος ἔμπεσε θυμῷ.
εἰ κείνω γ' ἐπέεσσι παραιπεπιθοῦσα φίλον κῆρ,
εἰς εὐνὴν ἀνέσαιμι ὁμωθῆναι φιλότητι;
αἰεί κέ σφι φίλη τε καὶ αἰδοίη καλεοίμην.
Τὴν δ' αὖτε προσέειπε φιλομμειδὴς ἀφροδίτη.
οὐκ ἔστ' οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι.
ζηνὸς γὰρ τοῦ ἀρίστου ἐν ἀγκοίνῃσιν ἰαύεις.
ἦ. καὶ ἀπὸ στήθεσφιν ἐλύσατο κεστὸν ἱμάντα,
ποικίλον, ἔνθα δέ οἱ θελκτήρια πάντα τέτυκτο.
ἔνθ' ἔνι μὲν φιλότης ἐν δ' ἵμερος ἐν δ' ὀαριστὺς
πάρφασις. ἥ τ' ἔκλεψε νόον πύκα περ φρονεόντων.
τόν ῥά οἱ ἔμβαλε χερσὶν ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε.
τῆ νῦν τοῦτον ἱμάντα, τεῷ δ' ἐγκάτθεο κόλπῳ
ποικίλον, ᾧ ἔνι πάντα τετεύχαται. οὐδέ σε φημὶ
ἄπρηκτόν γε νέεσθαι ὅ τι φρεσὶ σῇσι μενοινᾷς.
Ὣς φάτο. μείδησεν δὲ βοῶπις πότνια ἥρη,
μειδήσασα δ' ἔπειτα ἑῷ ἐγκάτθετο κόλπῳ.
ἡ μὲν ἔβη πρὸς δῶμα διὸς θυγάτηρ ἀφροδίτη.
ἥρη δ' ἀΐξασα λίπεν ῥίον οὐλύμποιο,
πιερίην δ' ἐπιβᾶσα καὶ ἠμαθίην ἐρατεινήν.
σεύατ' ἐφ' ἱπποπόλων θρῃκῶν ὄρεα νιφόεντα,
ἀκροτάτας κορυφάς, οὐδὲ χθόνα μάρπτε ποδοῖιν.
ἐξ ἀθόω δ' ἐπὶ πόντον ἐβήσατο κυμαίνοντα.
λῆμνον δ' εἰσαφίκανε πόλιν θείοιο θόαντος.
ἔνθ' ὕπνῳ ξύμβλητο κασιγνήτῳ θανάτοιο.
ἔν τ' ἄρα οἱ φῦ χειρὶ ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν.
Ὕπνε ἄναξ πάντων τε θεῶν πάντων τ' ἀνθρώπων.

ἔμπης ἐς γαῖάν τε καὶ οὐρανὸν ἵκετ' ἀϋτμή.
τῷ ῥ' ἥ γε χρόα καλὸν ἀλειψαμένη ἰδὲ χαίτας
πεξαμένη, χερσὶ πλοκάμους ἔπλεξε φαεινούς.
καλοὺς ἀμβροσίους ἐκ κράατος ἀθανάτοιο.
ἀμφὶ δ' ἄρα ἀμβρόσιον ἑανὸν ἕσαθ'. ὅν οἱ ἀθήνη
ἔξυσ' ἀσκήσασα. τίθει δ' ἐνὶ δαίδαλα πολλά.
χρυσείης δ' ἐνετῇσι κατὰ στῆθος περονᾶτο,
ζώσατο δὲ ζώνην ἑκατὸν θυσάνοις ἀραρυῖαν,
ἐν δ' ἄρα ἕρματα ἧκεν ἐϋτρήτοισι λοβοῖσι.
τρίγληνα μορόεντα. χάρις δ' ἀπελάμπετο πολλή.
κρηδέμνῳ δ' ἐφύπερθε καλύψατο δῖα θεάων,
καλῷ νηγατέῳ. λευκὸν δ' ἦν ἠέλιος ὥς,
ποσσὶ δ' ὑπαὶ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
αὐτὰρ ἐπεὶ δὴ πάντα περὶ χροῒ θήκατο κόσμον
βῆ ῥ' ἴμεν ἐκ θαλάμοιο, καλεσσαμένη δ' ἀφροδίτην.
τῶν ἄλλων ἀπάνευθε θεῶν, πρὸς μῦθον ἔειπε.
ἦ ῥά νύ μοί τι πίθοιο φίλον τέκος ὅττί κεν εἴπω;
ἦέ κεν ἀρνήσαιο κοτεσσαμένη τό γε θυμῷ,
οὕνεκ' ἐγὼ δαναοῖσι. σὺ δὲ τρώεσσιν ἀρήγεις.
Τὴν δ' ἠμείβετ' ἔπειτα διὸς θυγάτηρ ἀφροδίτη.
ἥρη πρέσβα θεὰ θύγατερ μεγάλοιο κρόνοιο.
αὔδα ὅ,τι φρονέεις τελέσαι δέ με θυμὸς ἄνωγεν.
εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστί.
Τὴν δὲ δολοφρονέουσα προσηύδα πότνια ἥρη.
δὸς νῦν μοι φιλότητα καὶ ἵμερον, ᾧ τε σὺ πάντας
δαμνᾷ ἀθανάτους ἠδὲ θνητοὺς ἀνθρώπους,
εἶμι γὰρ ὀψομένη πολυφόρβου πείρατα γαίης.
ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα τηθύν,
οἵ μ' ἐν σφοῖσι δόμοισιν ἐΰ τρέφον ἠδ' ἀτίταλλον.
δεξάμενοι ῥείης ὅτε, τε κρόνον εὐρύοπα ζεὺς
γαίης

ἀλλ' ἔτι που τρώων ἡγήτορες ἠδὲ μέδοντες,
εὐρὺ κονίσουσιν πεδίον, σὺ δ' ἐπόψεαι αὐτὸς
φεύγοντας προτὶ ἄσυ, νεῶν ἄπο καὶ κλισιάων.
Ὣς εἰπὼν, μέγ' ἄϋσεν ἐπεσσύμενος πεδίοιο.
ὅσσον τ' ἐννεάχιλοι ἐπίαχον, ἢ δεκάχιλοι
ἀνέρες ἐν πολέμῳ ἔριδα ξυνάγοντες ἄρηος,
τόσσην ἐκ σήθεσφιν ὄπα, κρείων ἐνοσίχθων
ἧκεν, ἀχαιοῖσιν δὲ μέγα σθένος ἔμβαλ' ἑκάστῳ
καρδίῃ, ἄλληκτον πολεμίζειν ἠδὲ μάχεσθαι.
ἥρη δ' εἰσεῖδε χρυσόθρονος ὀφθαλμοῖσι,
στᾶσ' ἐξ οὐλύμποιο ἀπὸ ῥίου αὐτίκα δ' ἔγνω,
τὸν μὲν ποιπνύοντα μάχην ἀνὰ κυδιάνειραν
αὐτοκασίγνητον καὶ δαέρα, χαῖρε δὲ θυμῷ.
ζῆνα δ' ἐπ' ἀκροτάτης κορυφῆς πολυπίδακος ἴδης,
ἥμενον εἰσεῖδε, στυγερὸς δέ οἱ ἔπλετο θυμῷ.
μερμήριξε δ' ἔπειτα βοῶπις πότνια ἥρη,
ὅππως ἐξαπάφοιτο διὸς νόον αἰγιόχοιο.
ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλὴ
ἐλθεῖν εἰς ἴδην εὖ ἐντύνασαν ἑαυτὴν
εἴ πως ἱμείραιτο παραδραθέειν φιλότητι
ᾗ χροιῇ, τῷ δ' ὕπνον ἀπήμονά τε, λιαρόν τε
χεύῃ ἐπὶ βλεφάροισιν, ἰδὲ φρεσὶ πευκαλίμῃσι.
βῆ δ' ἴμεν ἐς θάλαμον, τόν οἱ φίλος υἱὸς ἔτευξεν
ἥφαιστος, πυκινὰς δὲ θύρας σαθμοῖσιν ἐπῆρσε
κληῗδι κρυπτῇ, τὴν δ' οὐ θεὸς ἄλλος ἀνῷγεν.
ἔνθ' ἥγ' εἰσελθοῦσα θύρας ἐπέθηκε φαεινάς.
ἀμβροσίῃ μὲν πρῶτον ἀπὸ χροὸς ἱμερόεντος,
λύματα πάντα κάθηρεν, ἀλείψατο δὲ λίπ' ἐλαίῳ,
ἀμβροσίῳ ἑδανῷ. τό ῥά οἱ τεθυωμένον ἦεν.
τοῦ καὶ κινυμένοιο διὸς ποτὶ χαλκοβατὲς δῶ

Τυδέος, ὃν Θήβῃσι χυτὴ κατὰ γαῖα καλύπτει.
Πορθεῖ γὰρ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο.
ᾤκεον δ' ἐν Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι.
Ἄγριος ἠδὲ Μέλας, τρίτατος δ' ἦν ἱππότα Οἰνεὺς
πατρὸς ἐμοῖο πατήρ. ἀρετῇ δ' ἦν ἔξοχος αὐτῶν.
ἀλλ' ὁ μὲν αὐτόθι μεῖνε, πατὴρ δ' ἐμὸς Ἄργεϊ νάσθη
πλαγχθείς, ὣς γάρ που Ζεὺς ἤθελε καὶ θεοὶ ἄλλοι.
Ἀδρήστοιο δ' ἔγημε θυγατρῶν, ναῖε δὲ δῶμα
ἀφνειὸν βιότοιο. ἅλις δέ οἱ ἦσαν ἄρουραι
πυροφόροι, πολλοὶ δὲ φυτῶν ἔσαν ὄρχατοι ἀμφίς.
πολλὰ δέ οἱ πρόβατ' ἔσκε, κέκαστο δὲ πάντας Ἀχαιοὺς
ἐγχείῃ, τὰ δὲ μέλλετ' ἀκουέμεν ὡς ἐτεόν περ.
Τῷ οὐκ ἄν με γένος κακὸν καὶ ἀνάλκιδα φάντες
μῦθον ἀτιμήσητε πεφασμένον, ὅν κεν ἐῢ εἴπω.
Δεῦτ' ἴομεν πόλεμόνδε, καὶ οὐτάμενοί περ ἀνάγκῃ.
ἔνθα δ' ἔπειτ' αὐτοὶ μὲν ἐχώμεθα δηϊοτῆτος,
ἐκ βελέων, μή πού τις ἐφ' ἕλκεϊ ἕλκος ἄρηται.
ἄλλους δ' ὀτρύνοντες ἐνήσομεν, οἳ τὸ πάρος περ
θυμῷ ἦρα φέροντες ἀφεστᾶσ', οὐδὲ μάχονται.
Ὣς ἔφαθ', οἳ δ' ἄρα τοῦ μάλα μὲν κλύον ἠδ' ἐπίθοντο,
βὰν δ' ἴμεν, ἦρχε δ' ἄρα σφιν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.
οὐδ' ἀλαοσκοπιὴν εἶχεν κλυτὸς ἐννοσίγαιος.
ἀλλὰ μετ' αὐτοὺς ἦλθε παλαιῷ φωτὶ ἐοικώς.
δεξιτερὴν δ' ἕλε χεῖρ' Ἀγαμέμνονος Ἀτρεΐδαο.
καί μιν φωνήσας, ἔπεα πτερόεντα προσηύδα.
Ἀτρεΐδη, νῦν δή που Ἀχιλλῆος ὀλοὸν κῆρ
γηθεῖ ἐνὶ στήθεσσι φόνον καὶ φύζαν Ἀχαιῶν
δερκομένου. ἐπεὶ οὔ οἱ ἐνὶ φρένες οὐδ' ἠβαιαί.
ἀλλ' ὁ μὲν ὣς ἀπόλοιτο. θεὸς δέ ἑ σιφλώσειε.
Σοὶ δ' οὔπω μάλα πάγχυ θεοὶ μάκαρες κοτέουσιν.

ἀλλ'

οὐλόμενε· αἴθ' ὤφελλες ἀεικελίου στρατοῦ ἄλλου
σημαίνειν, μὴ δ' ἄμμιν ἀνασσέμεν οἷσιν ἄρα Ζεὺς
ἐκ νεότητος ἔδωκε, καὶ ἐς γῆρας τολυπεύειν
ἀργαλέους πολέμους· ὄφρα φθιόμεσθα ἕκαστος.
οὕτω δὴ μέμονας τρώων πόλιν εὐρυάγυιαν
καλλείψειν ἧς εἵνεκ' ὀϊζύομεν κακὰ πολλά.
σίγα, μή τις ἄλλος ἀχαιῶν τοῦτον ἀκούσῃ
μῦθον· ὃν οὔκεν ἀνήρ γε διὰ στόμα πάμπαν ἄγοιτο.
ὅς τις ἐπίσταιτο ᾗσι φρεσὶν ἄρτια βάζειν·
σκηπτοῦχός τ' εἴη καί οἱ πειθοίατο λαοὶ,
τόσσοι δ' ὅσσοισιν σὺ μετ' ἀργείοισιν ἀνάσσεις,
νῦν δέ σευ ὠνοσάμην πάγχυ φρένας, οἷον ἔειπες.
ὃς κέλεαι πολέμοιο συνεσταότος καὶ ἀϋτῆς,
νῆας ἐϋσσέλμους ἅλαδ' ἑλκέμεν· ὄφρ' ἔτι μᾶλλον
τρωσὶ μὲν εὐκτὰ γένηται, ἐπικρατέουσί περ ἔμπης.
ἡμῖν δ' αἰπὺς ὄλεθρος ἐπιρρέπῃ, οὐ γὰρ ἀχαιοὶ
σχήσουσιν πόλεμον. νηῶν ἅλαδ' ἑλκομενάων.
ἀλλ' ἀποπτανέουσιν, ἐρωήσουσι δὲ χάρμης.
ἔνθά κε σὴ βουλὴ δηλήσεται ὄρχαμε λαῶν.
Τὸν δ' ἠμείβετ' ἔπειτα ἄναξ ἀνδρῶν ἀγαμέμνων,
ὦ ὀδυσεῦ. μάλα πέρ με καθίκεο θυμὸν ἐνιπῇ
ἀργαλέῃ, ἀτὰρ οὐ μὲν ἐγὼν ἀέκοντας ἄνωγα
νῆας ἐϋσσέλμους ἅλαδ' ἑλκέμεν υἷας ἀχαιῶν.
νῦν δ' εἴη ὃς τῆσδέ γ' ἀμείνονα μῆτιν ἐνίσποι,
ἢ νέος, ἠὲ παλαιὸς, ἐμοὶ δέ κεν ἀσμένῳ εἴη.
Τοῖσι δὲ καὶ μετέειπε, βοὴν ἀγαθὸς διομήδης.
ἐγγὺς ἀνὴρ οὐ δηθὰ ματεύσομεν αἴ κ' ἐθέλητε
πείθεσθαι, καὶ μή τι κότῳ ἀγάσησθε ἕκαστος.
οὕνεκα δὴ γενεῆφι νεώτατός εἰμι μεθ' ὑμῖν
πατρὸς δ' ἐξ ἀγαθοῦ καὶ ἐγὼ γένος εὔχομαι εἶναι

ζεὺς ὑψιβρεμέτης αὐτὸς παρατεκτήναιτο.
τεῖχος μὲν γὰρ δὴ κατερήριπεν ᾧ ἐπέπιθμεν
ἄρρηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ ἔσεσθαι
οἱ δ' ἐπὶ νηυσὶ θοῇσι μάχην ἀλίαστον ἔχουσι
νωλεμὲς, οὐδ' ἂν ἔτι γνοίης μάλα περ σκοπιάζων
ὁπποτέρωθεν ἀχαιοὶ ὀρινόμενοι κλονέονται,
ὡς ἐπιμὶξ κτείνονται. ἀϋτὴ δ' οὐρανὸν ἵκει.
ἡμεῖς δὲ φραζώμεθ' ὅπως ἔσται τάδε ἔργα.
εἴ τι νόος ῥέξει, πόλεμον δ' οὐκ ἄμμε κελεύω
δύμεναι, οὐ γάρ πως βεβλημένον ἐστὶ μάχεσθαι.
Τὸν δ' αὖτε προσέειπεν ἄναξ ἀνδρῶν ἀγαμέμνων.
νέστορ, ἐπεὶ δὴ νηυσὶν ἔπι πρύμνῃσι μάχονται,
τεῖχος δ' οὐκ ἔχραισμε τετυγμένον οὐδέ τι τάφρος
ᾗ ἔπι πόλλ' ἔπαθον δαναοὶ, ἔλποντο δὲ θυμῷ
ἄρρηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ ἔσεσθαι,
οὕτω που διῒ μέλλει ὑπερμενέϊ φίλον εἶναι,
νωνύμνους ἀπολέσθαι ἀπ' ἄργεος ἐνθάδ' ἀχαιούς
ᾔδεα μὲν γὰρ, ὅτε πρόφρων δαναοῖσιν ἄμυνεν,
οἶδα δὲ νῦν ὅτε τοὺς μὲν ὁμῶς μακάρεσσι θεοῖσι
κυδάνει, ἡμέτερον δὲ μένος καὶ χεῖρας ἔδησεν.
ἀλλ' ἄγεθ' ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες.
νῆας ὅσαι πρῶται ἐρύαται ἄγχι θαλάσσης,
ἕλκωμεν, πάσας δὲ ἐρύσσομεν εἰς ἅλα δῖαν.
ὕψι δ' ἐπ' εὐνάων ὁρμήσομεν, εἰσόκεν ἔλθῃ
νὺξ ἀβρότη, ἢν καὶ τῇ ἀπόσχονται πολέμοιο
τρῶες, ἔπειτα δέ κεν ἐρυσαίμεθα νῆας ἁπάσας.
„ οὐ γάρ τις νέμεσις φυγέειν κακὸν, οὐδ' ἀνὰ νύκτα
„ βέλτερον, ὃς φεύγων προφύγῃ κακὸν, ἠὲ ἁλώῃ,
Τὸν δ' ἄρ ὑπόδρα ἰδὼν προσέφη πολύμητις ὀδυσσεύς.
ἀτρείδη ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων

οὐλόμενε

βῆναι ἐπ' ἀτρείδην, οἱ δ' ἀλλήλους ἐνάριζον
μαρνάμενοι, λάκε δέ σφι περὶ χροῒ χαλκὸς ἀτειρὴς
νυσσομένων ξίφεσίν τε, καὶ ἔγχεσιν ἀμφιγύοισιν.
νέστορι δὲ ξύμβληντο διοτρεφέες βασιλῆες.
πὰρ νηῶν ἀνιόντες, ὅσοι βεβλήατο χαλκῷ.
τυδείδης ὀδυσεύς τε καὶ ἀτρείδης ἀγαμέμνων.
πολλὸν γὰρ ἀπάνευθε μάχης εἰρύατο νῆες.
θῖν' ἐφ' ἁλὸς πολιῆς· τὰς γὰρ πρώτας πεδίονδε
εἴρυσαν, αὐτὰρ τεῖχος ἐπὶ πρύμνῃσιν ἔδειμαν.
οὐδὲ γὰρ οὐδ' εὐρύς περ ἐὼν ἐδυνήσατο πάσας
αἰγιαλὸς νῆας χαδέειν, στείνοντο δὲ λαοί.
τῷ ῥα προκρόσας ἔρυσαν καὶ πλῆσαν ἁπάσης
ἠϊόνος στόμα μακρὸν, ὅσον συνεέργαθον ἄκραι.
τῷ ῥ' οἵγ' ὀψείοντες ἀϋτῆς καὶ πολέμοιο.
ἔγχει ἐρειδόμενοι κίον ἀθρόοι, ἄχνυτο δέ σφιν
θυμὸς ἐνὶ στήθεσιν, ὁ δὲ ξύμβλητο γεραιὸς
νέστωρ, πτῆξε δὲ θυμὸν ἐνὶ στήθεσιν ἀχαιῶν.
τὸν καὶ φωνήσας προσέφη κρείων ἀγαμέμνων.
Ὦ νέστορ νηληϊάδη μέγα κῦδος ἀχαιῶν.
τίπτε λιπὼν πόλεμον φθισήνορα δεῦρ' ἀφικάνεις;
δείδω, μὴ δή μοι τελέσῃ ἔπος ὄβριμος ἕκτωρ.
ὅς ποτ' ἐπηπείλησεν ἐνὶ τρώεσσ' ἀγορεύων.
μὴ πρὶν πὰρ νηῶν προτὶ ἴλιον ἀπονέεσθαι.
πρὶν πυρὶ νῆας ἐνιπρῆσαι, κτεῖναι δὲ καὶ αὐτούς.
κεῖνος δ' ὣς ἀγόρευε, τὰ δὴ νῦν πάντα τελεῖται.
ὢ πόποι, ἦ ῥα καὶ ἄλλοι ἐϋκνήμιδες ἀχαιοί
ἐν θυμῷ βάλλονται ἐμοὶ χόλον, ὥς περ ἀχιλλεύς.
οὐδ' ἐθέλουσι μάχεσθαι ἐπὶ πρύμνῃσι νέεσσι.
Τὸν δ' ἀμείβετ' ἔπειτα γερήνιος ἱππότα νέστωρ.
ἦ δὴ ταῦτά γ' ἑτοῖμα τετεύχαται, οὐδέ κεν ἄλλως,

# ΙΛΙΑΔΟΣ. Ξ. ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Ξῖ κρονίδην ὕπνῳ λεχέεσσίν τ' ἤπαφεν ἥρη.

ν

ἔσορα δ' οὐκ ἔλαθεν ἰαχὴ πίνον-
τά περ ἔμπης.
ἀλλ' ἀσκληπιάδην ἔπεα πτερόεντα
προσηύδα.
φράζεο δῖε μαχᾶον ὅπως ἔσται τάδε ἔργα·
μείζων δὴ παρὰ νηυσὶ βοὴ θαλερῶν αἰζηῶν.
ἀλλὰ σὺ μὲν νῦν πῖνε καθήμενος αἴθοπα οἶνον.
εἰσόκε θερμὰ λοετρὰ ἐϋπλόκαμος ἑκαμήδη
θερμήνῃ καὶ λούσῃ ἄπο βρότον αἱματόεντα.
αὐτὰρ ἐγὼν ἐλθὼν τάχα εἴσομαι ἐς περιωπήν.
Ὣς εἰπὼν, σάκος εἷλε τετυγμένον υἷος ἑοῖο.
κείμενον ἐν κλισίῃ θρασυμήδεος ἱπποδάμοιο,
χαλκῷ παμφαῖνον, ὃ δ' ἔχ' ἀσπίδα πατρὸς ἑοῖο.
εἵλετο δ' ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ.
στῆ δ' ἐκτὸς κλισίης, τάχα δ' εἴσιδεν ἔργον ἀεικές.
τοὺς μὲν ὀρινομένους, τοὺς δὲ κλονέοντας ὄπισθεν.
τρῶας ὑπερθύμους, ἐρέριπτο δὲ τεῖχος ἀχαιῶν.
ὡς δ' ὅτε πορφύρῃ πέλαγος μέγα κύματι κωφῷ.
ὀσσόμενον λιγέων ἀνέμων λαιψηρὰ κέλευθα
αὔτως, οὐδ' ἄρα τε προκυλίνδεται, οὐδ' ἑτέρωσε
πρίν τινα κεκριμένον καταβήμεναι ἐκ διὸς οὖρον.
ὣς ὁ γέρων ὅρμαινε, δαϊζόμενος κατὰ θυμὸν
διχθάδι', ἢ καθ' ὅμιλον ἴοι δαναῶν ταχυπώλων,
ἦε μετ' ἀτρεΐδην ἀγαμέμνονα ποιμένα λαῶν.
ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,

βῆναι ἐπ'

Ὡς ἄρα φωνήσας ἡγήσατο. τοὶ δ' ἅμ' ἕποντο
ἠχῇ θεσπεσίῃ, ἐπὶ δ' ἴαχε λαὸς ὄπισθεν.
Ἀργεῖοι δ' ἑτέρωθεν ἐπίαχον, οὐδ' ἐλάθοντο
ἀλκῆς, ἀλλ' ἔμενον Τρώων ἐπιόντας ἀρίστους.
ἠχὴ δ' ἀμφοτέρων ἵκετ' αἰθέρα καὶ Διὸς αὐγάς.

## ΥΠΟΘΕΣΙΣ ΤΗΣ. Ξ. ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Γαμέμνων συμπαραλαβὼν τοὺς τραυματίας καὶ νέ-
ξ στορα σὺν αὐτοῖς, ἔξεισιν ἐπὶ τὸν πόλεμον, ἥρα
δὲ τὸν κεστὸν λαβοῦσα παρὰ τῆς ἀφροδίτης κατέρ-
χεται, καὶ τὸν ὕπνον κρατήσασα κοιμίζει τὸν δία. ποσει-
δῶν δὲ, τοῖς ἕλλησι βοηθεῖ, καὶ πολὺς φόνος γίνεται τῶν
τρώων. αἴας δὲ λίθῳ βαλὼν ἕκτορα πλήττει, ὁ δὲ ἀγαγὼν
αἷμα λειποψυχεῖ.

πριαμίδης· πρόσθεν δ' ἔχεν ἀσπίδα πάντοσ' ἐΐσην,
ῥινοῖσιν πυκινήν· πολλὸς δ' ἐπελήλατο χαλκός.
ἀμφὶ δέ οἱ κροτάφοισι, φαεινὴ σείετο πήληξ.
πάντῃ δ' ἀμφὶ φάλαγγας ἐπειρᾶτο προποδίζων
εἴ πώς οἱ εἴξειαν ὑπασπίδια προβιβῶντι.
ἀλλ' οὐ σύγχει θυμὸν ἐνὶ στήθεσσιν ἀχαιῶν.
αἴας δὲ πρῶτος προκαλέσσατο μακρὰ βιβάσθων.
Δαιμόνιε σχεδὸν ἐλθέ, τί ἢ δειδίσσεαι οὕτως
ἀργείους, οὔτοί τι μάχης ἀδαήμονές εἰμεν.
ἀλλὰ διὸς μάστιγι κακῇ ἐδάμημεν ἀχαιοί.
ἦ θήν πού τοι θυμὸς ἐέλπεται ἐξαλαπάξειν
νῆας, ἄφαρ δέ τε χεῖρες ἀμύνειν εἰσὶ καὶ ἡμῖν
ἦ κε πολὺ φθαίη εὖ ναιομένη πόλις ὑμή,
χερσὶν ὑφ' ἡμετέρῃσιν, ἁλοῦσά τε περθομένη τε.
σοὶ δ' αὐτῷ φημὶ σχεδὸν ἔμμεναι, ὁππότε φεύγων
ἀρήσῃ διὶ πατρὶ, καὶ ἄλλοις ἀθανάτοισι,
θάσσονας ἰρήκων ἔμμεναι καλλίτριχας ἵππους.
οἵ σε πόλιν δ' οἴσουσι κονίοντες πεδίοιο.
ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις.
αἰετὸς ὑψιπέτης· ἐπὶ δ' ἴαχε λαὸς ἀχαιῶν.
θάρσυνος οἰωνῷ· ὁ δ' ἀμείβετο φαίδιμος ἕκτωρ.
Αἶαν ἁμαρτοεπὲς βουγάϊε, ποῖον ἔειπες;
αἰ γὰρ ἐγὼν οὕτω γε διὸς πάϊς αἰγιόχοιο
εἴην ἤματα πάντα, τέκοι δέ με πότνια ἥρη.
τιοίμην δ' ὡς τίετ' ἀθηναίη καὶ ἀπόλλων.
ὡς νῦν ἡμέρη ἥδε, κακὸν φέρει ἀργείοισι
πᾶσι μάλ'. ἐν δὲ σὺ τοῖσι πεφήσεαι, αἴ κε ταλάσσῃς,
μεῖναι ἐμὸν δόρυ μακρὸν, ὅ τοι χρόα λειριόεντα
δάψει. ἀτὰρ τρώων κορέσεις κύνας ἠδ' οἰωνούς,
δημῷ καὶ σάρκεσσι πεσὼν ἐπὶ νηυσὶν ἀχαιῶν.

Ὣς ἄρα

Ἴλιος αἰπεινή, νῦν τοι σῶς αἰπὺς ὄλεθρος.
Τὸν δ' αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής.
Ἕκτορ ἐπεί τοι θυμὸς ἀναίτιον αἰτιάασθαι.
ἄλλοτε δή ποτε μᾶλλον ἐρωῆσαι πολέμοιο
μέλλω, ἐπεὶ οὐδ' ἐμὲ πάμπαν ἀνάλκιδα γείνατο μήτηρ.
ἐξ οὗ γὰρ παρὰ νηυσὶ μάχην ἤγειρας ἑταίρων,
ἐκ τοῦ δ' ἐνθάδ' ἐόντες ὁμιλέομεν Δαναοῖσι
νωλεμέως. ἕταροι δὲ κατέκταθεν οὓς σὺ μεταλλᾷς.
οἴω Δηΐφοβός τε βίη θ' Ἑλένοιο ἄνακτος.
οἴχεσθον μακρῇσι τετυμμένω ἐγχείῃσιν.
ἀμφοτέρω κατὰ χεῖρα, φόνον δ' ἤμυνε Κρονίων.
νῦν δ' ἄρχ' ὅππῃ σε κραδίη θυμός τε κελεύει.
ἡμεῖς δ' ἐμμεμαῶτες ἅμ' ἑψόμεθ' οὐδέ τι φημὶ
ἀλκῆς δευήσεσθαι, ὅση δύναμίς γε πάρεστι.
πὰρ δύναμιν δ' οὐκ ἔστι καὶ ἐσσύμενον πολεμίζειν.
Ὣς εἰπὼν παρέπεισεν ἀδελφειοῦ φρένας ἥρως.
βὰν δ' ἴμεν, ἔνθα μάλιστα μάχη καὶ φύλοπις ἦεν.
ἀμφί τε Κεβριόνην καὶ ἀμύμονα Πουλυδάμαντα.
Φάλκην Ὀρθαῖόν τε, καὶ ἀντίθεον Πολυφοίτην.
Πάλμυν τ', Ἀσκάνιόν τε, Μόρυν θ' υἷ' Ἱπποτίωνος.
οἵ ῥ' ἐξ Ἀσκανίης ἐριβώλακος ἦλθον ἀμοιβοί.
ἠοῖ τῇ προτέρῃ, τότε δὲ Ζεὺς ὦρσε μάχεσθαι.
οἳ δ' ἴσαν ἀργαλέων ἀνέμων ἀτάλαντοι ἀέλλῃ.
ἥ ῥά θ' ὑπὸ βροντῆς πατρὸς Διὸς εἶσι πέδονδε,
θεσπεσίῳ δ' ὁμάδῳ ἁλὶ μίσγεται, ἐν δέ τε πολλὰ
κύματα παφλάζοντα πολυφλοίσβοιο θαλάσσης
κυρτὰ φαληριόωντα, πρὸ μέν τ' ἄλλ' αὐτὰρ ἐπ' ἄλλα,
ὣς Τρῶες πρὸ μὲν ἄλλοι ἀρηρότες, αὐτὰρ ἐπ' ἄλλοι
χαλκῷ μαρμαίροντες ἅμ' ἡγεμόνεσσιν ἕποντο.
Ἕκτωρ δ' ἡγεῖτο βροτολοιγῷ ἶσος Ἄρηϊ.

αἴκ' ἐθέλῃσι θεὸς δόμεναι κράτος, ἤ κεν ἔπειτα·
πὰρ νηῶν ἔλθοιμεν ἀπήμονες, ἦ γὰρ ἔγωγε
δείδω, μὴ τὸ χθιζὸν ἀποστήσωνται ἀχαιοὶ
χρεῖος, ἐπεὶ παρὰ νηυσὶν ἀνὴρ ἆτος πολέμοιο
μίμνει, ὃν οὐκέτι πάγχυ μάχης σχήσεσθαι ὀΐω.
Ὣς φάτο πουλυδάμας, ἅδε δ' ἕκτορι μῦθος ἀπήμων.
αὐτίκα δ' ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε,
καί μιν φωνήσας, ἔπεα πτερόεντα προσηύδα.
Πουλυδάμα, σὺ μὲν αὐτοῦ ἐρύκακε πάντας ἀρίστους.
αὐτὰρ ἐγὼ κεῖσ' εἶμι καὶ ἀντιόω πολέμοιο.
αἶψα δ' ἐλεύσομαι αὖτις, ἐπὴν εὖ τοῖς ἐπιτείλω.
ἦ ῥα, καὶ ὡρμήθη ὄρεϊ νιφόεντι ἐοικώς.
κεκληγώς, διὰ δὲ τρώων πέτετ' ἠδ' ἐπικούρων.
οἳ δ' ἐς πανθοΐδην ἀγαπήνορα πουλυδάμαντα,
πάντες ἐπεσσεύοντ'· ἐπεὶ ἕκτορος ἔκλυον αὐδήν.
αὐτὰρ ὁ, δηΐφοβόν τε βίην θ' ἑλένοιο ἄνακτος.
ἀσιάδην τ' ἀδάμαντα καὶ ἄσιον ὑρτάκου υἱόν.
φοίτα ἀνὰ προμάχους διζήμενος εἴπου ἐφεύροι.
τοὺς δ' εὗρ' οὐκέτι πάμπαν ἀπήμονας οὐδ' ἀνολέθρους.
ἀλλ' οἱ μὲν δὴ νηυσὶν ἐπὶ πρύμνῃσιν ἀχαιῶν.
χερσὶν ὑπ' ἀργείων κέατο ψυχὰς ὀλέσαντες.
οἳ δ' ἐν τείχει ἔσαν βεβλημένοι, οὐτάμενοί τε.
τὸν δὲ τάχ' εὗρε μάχης ἐπ' ἀριστερὰ δακρυοέσσης
δῖον ἀλέξανδρον ἑλένης πόσιν ἠϋκόμοιο.
θαρσύνονθ' ἑτάρους, καὶ ἐποτρύνοντα μάχεσθαι.
ἀγχοῦ δ' ἱστάμενος, προσέφη αἰσχροῖς ἐπέεσσιν.
Δύσπαρι εἶδος ἄριστε γυναιμανὲς, ἠπεροπευτά.
ποῦ τοι δηΐφοβός τε, βίη θ' ἑλένοιο ἄνακτος.
ἀσιάδης τ' ἀδάμας ἠδ' ἄσιος ὑρτάκου υἱός.
ποῦ δέ τοι ὀθρυονεὺς, νῦν ὤλετο πᾶσα κατ' ἄκρης

ἴλιος

οὐ γάρ σφι σταδίῃ ὑσμίνῃ μίμνε φίλον κῆρ·
οὐ γὰρ ἔχον κόρυθας χαλκήρεας ἱπποδασείας,
ἠδ' ἔχον ἀσπίδας εὐκύκλους, καὶ μείλινα δοῦρα·
ἀλλ' ἄρα τόξοισιν καὶ ἐϋστρόφῳ οἰὸς ἀώτῳ,
Ἴλιον εἰς ἅμ' ἕποντο πεποιθότες οἷσιν ἔπειτα
ταρφέα βάλλοντες, Τρώων ῥήγνυντο φάλαγγας,
δή ῥα τόθ' οἱ μὲν πρόσθε σὺν ἔντεσι δαιδαλέοισι,
μάρναντο Τρωσίν τε καὶ Ἕκτορι χαλκοκορυστῇ·
οἱ δ' ὄπιθεν βάλλοντες ἐλάνθανον, οὐδέ τι χάρμης
Τρῶες μιμνήσκοντο, συνεκλόνεον γὰρ ὀϊστοί.
ἔνθά κε λευγαλέως νηῶν ἄπο καὶ κλισιάων,
Τρῶες ἐχώρησαν προτὶ Ἴλιον ἠνεμόεσσαν,
εἰ μὴ Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς.
Ἕκτορ ἀμήχανός ἐσσι παρὰ ῥητοῖσι πιθέσθαι·
οὕνεκά τοι πέρι δῶκε θεὸς πολεμήϊα ἔργα,
τοὔνεκα καὶ βουλῇ ἐθέλεις περιίδμεναι ἄλλων;
» ἀλλ' οὔπως ἅμα πάντα δυνήσεαι αὐτὸς ἑλέσθαι·
» ἄλλῳ μὲν γὰρ ἔδωκε θεὸς πολεμήϊα ἔργα·
» ἄλλῳ δ' ὀρχηστύν, ἑτέρῳ κίθαριν καὶ ἀοιδήν,
» ἄλλῳ δ' ἐν στήθεσσι τιθεῖ νόον εὐρύοπα Ζεὺς
» ἐσθλόν, τοῦ δέ τε πολλοὶ ἐπαυρίσκοντ' ἄνθρωποι,
» καί τε πόλεις ἐσάωσε, μάλιστα δέ κ' αὐτὸς ἀνέγνω·
αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα·
πάντῃ γάρ σε περὶ στέφανος πολέμοιο δέδηε·
Τρῶες δὲ μεγάθυμοι ἐπεὶ κατὰ τεῖχος ἔβησαν
οἱ μὲν ἀφεστᾶσιν σὺν τεύχεσιν, οἱ δὲ μάχονται
παυρότεροι πλεόνεσσι κεδασθέντες κατὰ νῆας·
ἀλλ' ἀναχασσάμενος κάλει ἐνθάδε πάντας ἀρίστους·
ἔνθεν δ' ἂν μάλα πᾶσαν ἐπιφρασσαίμεθα βουλήν,
ἤ κεν ἐνὶ νήεσσι πολυκλήϊσι πέσωμεν,

τεῖχος ἐδέδμητο χθαμαλώτατον, ἔνθα μάλιστα
ζαχρηεῖς γίνοντο μάχῃ, αὐτοί τε καὶ ἵπποι.
ἔνθα δὲ βοιωτοὶ, καὶ ἰάονες ἑλκεχίτωνες.
λοκροὶ καὶ φθῖοι, καὶ φαιδιμόεντες ἐπειοὶ,
σπουδῇ ἐπαΐσσοντα νεῶν ἔχον· οὐδ' ἐδύναντο
ὦσαι ἀπὸ σφείων φλογὶ εἴκελον ἕκτορα δῖον.
οἱ μὲν ἀθηναίων προλελεγμένοι, ἐν δ' ἄρα τοῖσιν,
ἦρχ' υἱὸς πετεῶο μενεσθεύς· οἱ δ' ἅμα ἕποντο
φείδας τε, στιχίος τε, βίας τ' ἐΰς· αὐτὰρ ἐπειῶν
φυλείδης τε, μέγης, ἀμφίων τε, δρακίος τε.
προφθίων τε μέδων τε. μενεπτόλεμός τε ποδάρκης.
ἤτοι ὁ μὲν νόθος υἱὸς ὀϊλῆος θείοιο.
ἔσκε μέδων αἴαντος ἀδελφεός· αὐτὰρ ἔναιεν
ἐν φυλάκῃ γαίης ἄπο πατρίδος ἄνδρα κατακτὰς,
γνωτὸν μητρυιῆς ἐριώπιδος, ἣν ἔχ' ὀϊλεύς.
αὐτὰρ ὁ ἰφίκλοιο πάϊς τοῦ φυλακίδαο.
οἱ μὲν προφθίων μεγαθύμων θωρηχθέντες,
ναῦφιν ἀμυνόμενοι μετὰ βοιωτῶν ἐμάχοντο.
αἴας δ' οὐκέτι πάμπαν ὀϊλῆος ταχὺς υἱὸς
ἵστατ' ἀπ' αἴαντος τελαμωνίου οὐδ' ἠβαιόν.
ἀλλ' ὥς τ' ἐν νειῷ βόε οἴνοπε πηκτὸν ἄροτρον
ἶσον θυμὸν ἔχοντε τιταίνετον, ἀμφὶ δ' ἄρα σφιν
πρυμνοῖσιν κεράεσσι πολὺς ἀνακηκίει ἱδρώς,
τὼ μέν τε ζυγὸν οἶον ἐΰξοον ἀμφὶς ἐέργει,
ἱεμένω κατὰ ὦλκα, τέμνει δέ τε τέλσον ἀρούρης,
ὣς τὼ παρβεβαῶτε μάλ' ἕστασαν ἀλλήλοισιν.
ἀλλ' ἤτοι τελαμωνιάδῃ πολλοί τε, καὶ ἐσθλοὶ,
λαοὶ ἕποντ' ἕταροι, οἵ οἱ σάκος ἐξεδέχοντο,
ὁππότε μιν κάματός τε, καὶ ἱδρὼς γούναθ' ἵκοιτο.
οὐδ' ἄρ' ὀϊλιάδῃ μεγαλήτορι λοκροὶ ἕποντο.

οὐ γὰρ

ἑζόμενος δὲ κατ᾽ αὖθι φίλων ἐν χερσὶν ἑταίρων,
θυμὸν ἀποπνείων, ὥς τε σκώληξ ἐπὶ γαίῃ.
κεῖτο ταθείς, ἐκ δ᾽ αἷμα μέλαν ῥέε, δεῦε δὲ γαῖαν.
τὸν μὲν παφλαγόνες μεγαλήτορες ἀμφιπένοντο.
ἐς δίφρον δ᾽ ἀνέσαντες ἄγον προτὶ ἴλιον ἱρήν.
ἀχνύμενοι, μετὰ δέ σφι πατὴρ κίε δάκρυα λείβων.
ποινὴ δ᾽ οὔτις παιδὸς ἐγίνετο τεθνεῶτος.
τοῦ δὲ πάρις, μάλα θυμὸν ἀποκταμένοιο χολώθη.
ξεῖνος γάρ οἱ ἔην πολέσιν μετὰ παφλαγόνεσι.
τοῦ ὅγε χωόμενος προΐει χαλκήρε᾽ ὀϊστόν.
ἦν δέ τις εὐχήνωρ πολυΐδου μάντιος υἱός.
ἀφνειός τ᾽ ἀγαθός τε, κορινθόθι οἰκία ναίων.
ὅς ῥ᾽ εὖ εἰδὼς κῆρ᾽ ὀλοὴν ἐπὶ νηὸς ἔβαινε.
πολλάκι γάρ οἱ ἔειπε γέρων ἀγαθὸς πολύϊδος.
νούσῳ ὑπ᾽ ἀργαλέῃ φθίσθαι οἷς ἐν μεγάροισιν.
ἢ μετ᾽ ἀχαιῶν νηυσὶν ὑπὸ τρώεσσι δαμῆναι.
τῶ ῥ᾽ ἅματ᾽ ἀργαλέην θωὴν ἀλέεινεν ἀχαιῶν.
νοῦσόν τε στυγερήν, ἵνα μὴ πάθοι ἄλγεα θυμῷ.
τὸν βάλ᾽ ὑπὸ γναθμοῖο καὶ οὔατος, ὦκα δὲ θυμὸς
ᾤχετ᾽ ἀπὸ μελέων, στυγερὸς δ᾽ ἄρα μιν σκότος εἷλεν.
ὣς οἱ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο.
ἕκτωρ δ᾽ οὐκ ἐπέπυστο διῒ φίλος, οὐδέ τι ᾔδει
ὅττι ῥά οἱ νηῶν ἐπ᾽ ἀριστερὰ δηϊόωντο
λαοὶ ὑπ᾽ ἀργείων, τάχα δ᾽ ἂν καὶ κῦδος ἀχαιῶν
ἔπλετο, τοῖος γὰρ γαιήοχος ἐννοσίγαιος
ὤτρυν᾽ ἀργείους, πρὸς δὲ σθένει αὐτὸς ἄμυνεν,
ἀλλ᾽ ἔχεν ᾗ τὰ πρῶτα πύλας καὶ τεῖχος ἐσᾶλτο
ῥηξάμενος δαναῶν πυκινὰς στίχας ἀσπιστάων.
ἔνθ᾽ ἔσαν αἴαντός τε νέες καὶ πρωτεσιλάου.
θῖν᾽ ἐφ᾽ ἁλὸς πολιῆς εἰρυμέναι, αὐτὰρ ὕπερθεν

ἣν ἐμὲ λωβήσασθαι κακαὶ κύνες· οὐδέ τι θυμῷ
ζηνὸς ἐριβρεμέτεω χαλεπὴν ἐδδείσατε μῆνιν
ξεινίου, ὅς τε ποθ' ὕμμι διαφθέρσει πόλιν αἰπύν,
οἵ μευ κουριδίην ἄλοχον, καὶ κτήματα πολλὰ
μὰψ οἴχεσθ' ἀνάγοντες, ἐπεὶ φιλέεσθε παρ' αὐτῇ·
νῦν αὖτ' ἐν νηυσὶν μενεαίνετε ποντοπόροισι
πῦρ ὀλοὸν βαλέειν, κτεῖναι δ' ἥρωας ἀχαιούς·
ἀλλά ποθι σχήσεσθε καὶ ἐσσύμενοί περ ἄρηος.
ζεῦ πάτερ, ἦ τέ σε φασὶ περὶ φρένας ἔμμεναι ἄλλων
ἀνδρῶν ἠδὲ θεῶν, σέο δ' ἐκ τάδε πάντα πέλονται·
οἷον δὴ ἄνδρεσσι, χαρίζεαι ὑβριστῇσι
τρωσίν, τῶν μένος αἰὲν ἀτάσθαλον, οὐδὲ δύνανται
φυλόπιδος κορέσασθαι ὁμοιΐου πολέμοιο.
» πάντων μὲν κόρος ἐστὶ καὶ ὕπνου καὶ φιλότητος·
» μολπῆς τε γλυκερῆς, καὶ ἀμύμονος ὀρχηθμοῖο,
τῶν πέρ τις καὶ μᾶλλον ἐέλδεται ἐξ ἔρον εἶναι,
ἢ πολέμου, τρῶες δὲ μάχης ἀκόρητοι ἔασιν.
Ὣς εἰπών, τὰ μὲν ἔντεα ἀπὸ χροὸς αἱματόεντα
συλήσας, ἑτάροισι δίδου μενέλαος ἀμύμων·
αὐτὸς δ' αὖτ' ἐξαῦτις ἰὼν προμάχοισιν ἐμίχθη·
ἔνθά οἱ υἱὸς ἐπᾶλτο πυλαιμένεος βασιλῆος·
ἁρπαλίων, ὅ ῥα πατρὶ φίλῳ ἕπετο πτολεμίζων
ἐς τροίην, οὐδ' αὖτις ἀφίκετο πατρίδα γαῖαν,
ὅς ῥα, τότ' ἀτρεΐδαο μέσον σάκος οὔτασε δουρὶ
ἐγγύθεν, οὐδὲ διὰ πρὸ δυνήσατο χαλκὸν ἐλάσσαι·
ἂψ δ' ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ' ἀλεείνων
πάντοσε παπταίνων, μή τις χρόα χαλκῷ ἐπαύρῃ·
μηριόνης δ' ἀπιόντος ἵει χαλκήρε' ὀϊστόν·
καί ῥ' ἔβαλε γλουτὸν κατὰ δεξιόν· αὐτὰρ ὀϊστὸς
ἀντικρὺ κατὰ κύστιν ὑπ' ὀστέον ἐξεπέρησεν.

ἑζόμενος

ἀτρείδης δ' ἄρα χεῖρα βοὴν ἀγαθὸς μενέλαος
τὴν βάλεν, ᾗ ῥ' ἔχε τόξον ἐΰξοον, ἐν δ' ἄρα τόξῳ,
ἀντικρὺ διὰ χειρὸς ἐλήλατο χάλκεον ἔγχος.
ἂψ δ' ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ' ἀλεείνων
χεῖρα παρακρεμάσας. τὸ δ' ἐφέλκετο χάλκεον ἔγχος
καὶ τὸ μὲν ἐκ χειρὸς ἔρυσεν μεγάθυμος ἀγήνωρ.
αὐτὴν δὲ ξυνέδησεν ἐϋστρόφῳ οἰὸς ἀώτῳ
σφενδόνῃ, ἣν ἄρα οἱ θεράπων ἔχε ποιμένι λαῶν.
πείσανδρος δ' ἰθὺς μενελάου κυδαλίμοιο,
ἤϊε. τὸν δ' ἄγε μοῖρα κακή, θανάτοιο τέλος δὲ
σοὶ μενέλαε δαμῆναι ἐν αἰνῇ δηϊοτῆτι.
οἳ δ' ὅτε δὴ σχεδὸν ἦσαν ἐπ' ἀλλήλοισιν ἰόντες.
ἀτρείδης μὲν ἅμαρτε, παρὰ δέ οἱ ἐτράπετ' ἔγχος.
πείσανδρος δὲ σάκος μενελάου κυδαλίμοιο
οὔτασεν, οὐδὲ διὰ πρὸ δυνήσατο χαλκὸν ἐλάσσαι.
ἔσχετο γὰρ σάκος εὐρύ, κατεκλάσθη δ' ἐνὶ καυλῷ
ἔγχος. ὁ δὲ φρεσὶν ᾗσι χάρη καὶ ἐέλπετο νίκην.
ἀτρείδης δὲ ἐρυσσάμενος ξίφος ἀργυρόηλον,
ἆλτ' ἐπὶ πεισάνδρῳ. ὃ δ' ὑπ' ἀσπίδος εἵλετο καλὴν
ἀξίνην εὔχαλκον ἐλαΐνῳ ἀμφιπελέκκῳ.
μακρῷ ἐϋξέστῳ, ἅμα δ' ἀλλήλων ἐφίκοντο.
ἤτοι ὁ μὲν κόρυθος φάλον ἤλασεν ἱπποδασείης.
ἄκρον ὑπαὶ λόφον αὐτὸν ὁ δὲ προσιόντα μέτωπον,
ῥινὸς ὕπερ πυμάτης. λάκε δ' ὀστέα, τὼ δέ οἱ ὄσσε.
πὰρ ποσὶν αἱματόεντε χαμαὶ πέσον ἐν κονίῃσιν.
ἰδνώθη δὲ πεσών. ὁ δὲ λὰξ ἐν στήθεσι βαίνων,
τεύχεά τ' ἐξενάριξε, καὶ εὐχόμενος ἔπος ηὔδα,
λείψετέ θην οὕτω γε νέας δαναῶν ταχυπώλων.
τρῶες ὑπερφίαλοι δεινῆς ἀκόρητοι ἀϋτῆς.
ἄλλης μὲν λώβης τε καὶ αἴσχεος οὐκ ἐπιδευεῖς.

κυανοχαῖτα ποσειδάων βιότοιο μεγήρας·
καὶ τὸ μὲν αὐτοῦ μεῖν' ὥς τε σκῶλος πυρίκαυστος·
ἐν σάκει ἀντιλόχοιο, τὸ δ' ἥμισυ κεῖτ' ἐπὶ γαίης
ἂψ δ' ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ' ἀλεείνων,
μηριόνης δ' ἀπιόντα μετασπόμενος βάλε δουρὶ
αἰδοίων τε μεσηγὺ, καὶ ὀμφαλοῦ, ἔνθα μάλιστα
γίνετ' ἄρης ἀλεγεινὸς ὀϊζυροῖσι βροτοῖσιν·
ἔνθα οἱ ἔγχος ἔπηξεν, ὁ δ' ἑσπόμενος περὶ δουρὶ
ἤσπαιρ', ὡς ὅτε βοῦς, τόν τ' οὔρεσι βουκόλοι ἄνδρες
ἰλλάσιν οὐκ ἐθέλοντα βίῃ δήσαντες ἄγουσιν·
ὣς ὁ τυπεὶς ἤσπαιρε μίνυνθά περ οὔτι μάλα δήν·
ὄφρα οἱ ἐκ χροὸς ἔγχος ἀνεσπάσατ' ἐγγύθεν ἐλθὼν
ἥρως μηριόνης, τὸν δὲ σκότος ὄσσ' ἐκάλυψε·
δηΐπυρον δ' ἕλενος ξίφεϊ σχεδὸν ἤλασε κόρσην·
θρηϊκίῳ μεγάλῳ, ἀπὸ δὲ τρυφάλειαν ἄραξεν·
ἡ μὲν ἀποπλαγχθεῖσα χαμαὶ πέσε, καί τις ἀχαιῶν
μαρναμένων μετὰ ποσσὶ κυλινδομένην ἐκόμισσε·
τὸν δὲ κατ' ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψεν·
ἀτρείδην δ' ἄχος εἷλε βοὴν ἀγαθὸν μενέλαον·
βῆ δ' ἐπαπειλήσας ἑλένῳ ἥρωϊ ἄνακτι
ὀξὺ δόρυ κραδάων, ὁ δὲ τόξου πῆχυν ἄνελκε·
τὼ δ' ἄρ ὁμαρτήτην, ὁ μὲν ἔγχεϊ ὀξυόεντι·
ἵετ' ἀκοντίσαι, ὁ δ' ἀπὸ νευρῆφιν ὀϊστῷ·
πριαμίδης μὲν ἔπειτα κατὰ στῆθος βάλεν ἰῷ
θώρηκος γύαλον, ἀπὸ δ' ἔπτατο πικρὸς ὀϊστός·
ὡς δ' ὅτ' ἀπὸ πλατέος πτυόφιν μεγάλην κατ' ἀλωὴν
θρώσκουσι κύαμοι μελανόχροες ἢ ἐρέβινθοι
πνοιῇ ὕπο λιγυρῇ καὶ λικμητῆρος ἐρωῇ,
ὣς ἀπὸ θώρηκος μενελάου κυδαλίμοιο
πολλὸν ἀποπλαγχθεὶς, ἑκὰς ἔπτατο πικρὸς ὀϊστός·

ἀτρείδης

ἂψ δ' ἑτάρων εἰς ἔθνος ἐχάζετο· τὸν δὲ πολίτης
αὐτοκασίγνητος περὶ μέσσω χεῖρε πιτύνας,
ἐξῆγεν πολέμοιο δυσηχέος· ὄφρ' ἵκεθ' ἵππους
ὠκέας· οἵ οἱ ὄπισθε μάχης ἠδὲ πτολέμοιο
ἕστασαν, ἡνίοχόν τε καὶ ἅρματα ποικίλ' ἔχοντες.
οἳ τόν γε προτὶ ἄστυ φέρον βαρέα στενάχοντα
τειρόμενον· κατὰ δ' αἷμα νεουτάτου ἔρρεε χειρός.
οἱ δ' ἄλλοι μάρναντο· βοὴ δ' ἄσβεστος ὀρώρει,
αἰνέας δ' ἀφαρῆα καλητορίδην ἐπορούσας,
λαιμὸν τύψ' ἐπί οἱ τετραμμένον ὀξέϊ δουρί,
ἐκλίνθη δ' ἑτέρωσε κάρη ἐπὶ δ' ἀσπὶς ἑάφθη
καὶ κόρυς· ἀμφὶ δέ οἱ θάνατος χύτο θυμοραϊστής.
ἀντίλοχος δὲ θόωνα μεταστρεφθέντα δοκεύσας
οὔτασ' ἐπαΐξας· ἀπὸ δὲ φλέβα πᾶσαν ἔκερσεν.
ἥ τ' ἀνὰ νῶτα θέουσα διαμπερὲς αὐχέν' ἱκάνει.
τὴν ἀπὸ πᾶσαν ἔκερσεν· ὁ δ' ὕπτιος ἐν κονίῃσι
κάππεσεν ἄμφω χεῖρε φίλοις ἑτάροισι πετάσσας.
ἀντίλοχος δ' ἐπόρουσε καὶ αἴνυτο τεύχε' ἀπ' ὤμων
παπταίνων· τρῶες δὲ περισταδὸν ἄλλοθεν ἄλλος,
οὔταζον σάκος εὐρὺ παναίολον, οὐδὲ δύναντο
εἴσω ἐπιγράψαι τέρενα χρόα νηλέϊ χαλκῷ
ἀντιλόχου· περὶ γάρ ῥα ποσειδάων ἐνοσίχθων,
νέστορος υἱὸν ἔρυτο καὶ ἐν πολλοῖσι βέλεσσιν.
οὐ μὲν γάρ ποτ' ἄνευ δηΐων ἦν· ἀλλὰ κατ' αὐτοὺς
στρωφᾶτ'· οὐδέ οἱ ἔγχος ἔχ' ἀτρέμας, ἀλλὰ μάλ' αἰεὶ
σειόμενον ἐλέλικτο, τιτύσκετο δὲ φρεσὶν ᾗσιν
ἤ τευ ἀκοντίσσαι ἠὲ σχεδὸν ὁρμηθῆναι.
ἀλλ' οὐ λῆθ' ἀδάμαντα τιτυσκόμενος καθ' ὅμιλον
ἀσιάδην, ὅς οἱ οὖτα σάκος μέσον ὀξέϊ χαλκῷ.
ἐγγύθεν ὁρμηθείς, ἀμενήνωσεν δέ οἱ αἰχμὴν

ἀλλ' ὁ μὲν ἄντα ἰδὼν, ἠλεύατο χάλκεον ἔγχος.
αἰχμὴ δ' αἰνείαο κραδαινομένη κατὰ γαίης,
ᾤχετ' ἐπεὶ ῥ' ἅλιον στιβαρῆς ἀπὸ χειρὸς ὄρουσεν.
ἰδομενεὺς δ' ἄρα οἰνόμαον βάλε γαστέρα μέσσην.
ῥῆξε δὲ θώρηκος γύαλον· διὰ δ' ἔντερα χαλκὸς
ἤφυσ', ὁ δ' ἐν κονίῃσι πεσὼν, ἕλε γαῖαν ἀγοστῷ.
ἰδομενεὺς δ' ἐκ μὲν νέκυος δολιχόσκιον ἔγχος
ἐσπάσατ', οὐδ' ἄρ ἔτ' ἄλλα δυνήσατο τεύχεα καλὰ
ὤμοιϊν ἀφελέσθαι, ἐπείγετο γὰρ βελέεσσιν.
οὐ γὰρ ἔτ' ἔμπεδα γυῖα ποδῶν ἦν ὁρμηθέντι.
οὔτ' ἄρ ἐπαΐξαι μεθ' ἑὸν βέλος, οὔτ' ἀλέασθαι.
τῷ ῥα, καὶ ἐν σταδίῃ μὲν ἀμύνετο νηλεὲς ἦμαρ.
τρέσσαι δ' οὐκέτι ῥίμφα πόδες φέρον ἐκ πολέμοιο.
τοῦ δὲ βάδην ἀπιόντος, ἀκόντισε δουρὶ φαεινῷ
δηΐφοβος. δὴ γάρ οἱ ἔχεν κότον ἐμμενὲς αἰεί.
ἀλλ' ὅγε καὶ τόθ' ἅμαρτεν, ὁ δ' ἀσκάλαφον βάλε δουρὶ
υἱὸν ἐνυαλίοιο. δι' ὤμου δ' ὄβριμον ἔγχος
ἔσχεν, ὁ δ' ἐν κονίῃσι πεσὼν, ἕλε γαῖαν ἀγοστῷ.
οὐδ' ἄρα πώ τι πέπυστο, βριήπυος ὄβριμος ἄρης,
υἷος ἑοῖο πεσόντος ἐνὶ κρατερῇ ὑσμίνῃ.
ἀλλ' ὅγ' ἄρ ἄκρῳ ὀλύμπῳ ὑπὸ χρυσέοισι νέφεσσιν
ἧστο διὸς βουλῇσιν ἐελμένος· ἔνθά περ ἄλλοι
ἀθάνατοι θεοὶ ἦσαν ἐεργόμενοι πολέμοιο.
οἳ δ' ἀμφ' ἀσκαλάφῳ αὐτοσχεδὸν ὁρμήθησαν.
δηΐφοβος μὲν ἀπ' ἀσκαλάφου πήληκα φαεινὴν
ἥρπασε, μηριόνης δὲ θοῷ ἀτάλαντος ἄρηϊ
δουρὶ βραχίονα τύψεν ἐπάλμενος. ἐκ δ' ἄρα χειρὸς
αὐλῶπις τρυφάλεια χαμαὶ βόμβησε πεσοῦσα.
μηριόνης δ' ἐξαῦτις ἐπάλμενος αἰγυπιὸς ὣς.
ἐξέρυσε πρυμνοῖο βραχίονος ὄβριμον ἔγχος.

χώρῳ ἐν οἰοπόλῳ. φρίσσει δέ τε νῶτον ὕπερθεν.
ὀφθαλμὼ δ' ἄρα οἱ πυρὶ λάμπετον· αὐτὰρ ὀδόντας
θήγει ἀλέξασθαι μεμαὼς κύνας ἠδὲ καὶ ἄνδρας.
ὣς μένεν Ἰδομενεὺς δουρικλυτός, οὐδ' ὑπεχώρει
Αἰνείαν ἐπιόντα βοηθόον· αὖε δ' ἑταίρους
Ἀσκάλαφόν τ' ἐσορῶν Ἀφαρῆά τε Δηίπυρόν τε.
Μηριόνην τε καὶ Ἀντίλοχον μήστωρας ἀϋτῆς.
τοὺς ὅ γ' ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα.
δεῦτε φίλοι καί μ' οἴῳ ἀμύνετε· δείδια δ' αἰνῶς
Αἰνείαν ἐπιόντα πόδας ταχὺν, ὅς μοι ἔπεισιν
ὃς μάλα καρτερός ἐστι μάχῃ ἔνι φῶτας ἐναίρειν.
καὶ δ' ἔχει ἥβης ἄνθος, ὅ τε κράτος ἐστὶ μέγιστον.
εἰ γὰρ ὁμηλικίῃ γε γενοίμεθα τῷδ' ἐνὶ θυμῷ,
αἶψά κεν ἠὲ φέροιτο μέγα κράτος· ἠὲ φεροίμην.
Ὣς ἔφατ'. οἱ δ' ἄρα πάντες ἕνα φρεσὶ θυμὸν ἔχοντες.
πλησίοι ἔστησαν σάκε' ὤμοισι κλίναντες.
Αἰνείας δ' ἑτέρωθεν ἐκέκλετο, οἷς ἑτάροισι.
Δηΐφοβόν τε, Πάριν τ' ἐσορῶν καὶ ἀγήνορα δῖον.
οἵ οἱ ἅμ' ἡγεμόνες Τρώων ἔσαν, αὐτὰρ ἔπειτα
λαοὶ ἕπονθ', ὡσεί τε μετὰ κτίλον ἕσπετο μῆλα
πιόμεν' ἐκ βοτάνης, γάνυται δ' ἄρα τε φρένα ποιμήν.
ὣς Αἰνείᾳ θυμὸς ἐνὶ στήθεσσι γεγήθει,
ὡς ἴδε λαῶν ἔθνος ἐπισπόμενον ἑοῖ αὐτῷ.
οἱ δ' ἀμφ' Ἀλκαθόῳ αὐτοσχεδὸν ὡρμήθησαν.
μακροῖσι ξυστοῖσι, περὶ στήθεσσι δὲ χαλκὸς.
σμερδαλέον κονάβιζε τιτυσκομένων καθ' ὅμιλον
ἀλλήλων, δύο δ' ἄνδρες ἀρήϊοι ἔξοχον ἄλλων,
Αἰνείας τε καὶ Ἰδομενεὺς ἀτάλαντοι Ἄρηϊ,
ἵεντ' ἀλλήλων ταμέειν χρόα νηλέϊ χαλκῷ.
Αἰνείας δὲ πρῶτος ἀκόντισεν Ἰδομενῆος.

ῥα δι' ἀσπαίρουσα, καὶ οὐρίαχον πελέμιξεν
ἔγχεος, ἔνθα δ' ἔπειτ' ἀφίει μένος ὄβριμος ἄρης·
ἰδομενεὺς δ' ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας·
Δηΐφοβ', ἦ ἄρα δή τι ἐΐσκομεν ἄξιον εἶναι,
τρεῖς ἑνὸς ἀντὶ πεφάσθαι, ἐπεὶ σύ περ εὔχεαι αὔτως
δαιμόνι', ἀλλὰ καὶ αὐτὸς ἐναντίος ἵστασ' ἐμεῖο,
ὄφρα ἴδῃς, οἷος ζηνὸς γόνος ἐνθάδ' ἱκάνω·
ὃς πρῶτον μίνωα τέκε κρήτῃ ἐπίουρον·
μίνως δ' αὖ τέκεθ' υἱὸν ἀμύμονα δευκαλίωνα,
δευκαλίων δ' ἐμὲ τίκτε, πολέεσσ' ἄνδρεσσιν ἄνακτα,
κρήτῃ ἐν εὐρείῃ· νῦν δ' ἐνθάδε νῆες ἔνεικαν
σοί τε κακὸν, καὶ πατρὶ, καὶ ἄλλοισι τρώεσσιν·
Ὣς φάτο· δηΐφοβος δὲ διάνδιχα μερμήριξεν
ἤ τινά που τρώων ἑταρίσσαιτο μεγαθύμων,
ἂψ ἀναχωρήσας, ἢ πειρήσαιτο καὶ οἶος·
ὧδε δέ οἱ φρονέοντι, δοάσσατο κέρδιον εἶναι
βῆναι ἐπ' αἰνείαν, τὸν δ' ὕστατον εὗρεν ὁμίλου
ἑσταότ'· αἰεὶ γὰρ πριάμῳ ἐπεμήνιε δίῳ·
οὕνεκ' ἄρ' ἐσθλὸν ἐόντα μετ' ἀνδράσιν οὔ τι τίεσκεν·
ἀγχοῦ δ' ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·
αἰνεία τρώων βουληφόρε, νῦν σε μάλα χρὴ,
γαμβρῷ ἀμυνέμεναι εἴ πέρ τί σε κῆδος ἱκάνει·
ἀλλ' ἕπευ ἀλκαθόῳ ἐπαμύνομεν, ὅς σε πάρος περ
γαμβρὸς ἐὼν, ἔθρεψε δόμοις ἔνι, τυτθὸν ἐόντα,
τὸν δέ σ' ἰδομενεὺς δουρικλυτὸς ἐξενάριξεν·
Ὣς φάτο· τῷ δ' ἄρα θυμὸν, ἐνὶ στήθεσσιν ὄρινεν·
βῆ δὲ μετ' ἰδομενῆα μέγα πτολέμοιο μεμηλώς·
ἀλλ' οὐκ ἰδομενῆα φόβος λάβε τηλύγετον ὥς,
ἀλλ' ἔμεν' ὡς ὅτε τις σῦς οὔρεσιν ἀλκὶ πεποιθώς,
ὅς τε μένει κολοσυρτὸν ἐπερχόμενον πολὺν ἀνδρῶν

χώρῳ

δηΐφοβος δ' ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας·
οὐ μὰν αὖτ' ἄτιτος κεῖται ἄσιος· ἀλλά ἕ φημὶ,
εἰς ἄϊδός περ ἰόντα πυλάρταο κρατεροῖο
γηθήσειν κατὰ θυμόν· ἐπεί ῥά οἱ ὤπασα πομπόν.
Ὣς ἔφατ' ἀργείοισι δ' ἄχος γένετ' εὐξαμένοιο.
ἀντιλόχῳ δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινε.
ἀλλ' οὐδ' ἀχνύμενός περ ἑοῦ ἀμέλησεν ἑταίρου.
ἀλλὰ θέων περίβη καί οἱ σάκος ἀμφεκάλυψε.
τὸν μὲν ἔπειθ' ὑποδύντε δύω ἐρίηρες ἑταῖροι.
μηκιστεὺς ἐχίοιο πάϊς καὶ δῖος ἀλάστωρ.
νῆας ἔπι γλαφυρὰς φερέτην βαρέα στενάχοντα.
ἰδομενεὺς δ' οὐ λῆγε μένος μέγα· ἵετο δ' αἰεί.
ἠέ τινα τρώων ἐρεβεννῇ νυκτὶ καλύψαι,
ἢ αὐτὸς δουπῆσαι ἀμύνων λοιγὸν ἀχαιοῖς.
ἔνθ' αἰσυήταο διοτρεφέος φίλον υἱὸν
ἥρω' ἀλκάθοον· γαμβρὸς δ' ἦν ἀγχίσαο.
πρεσβυτάτην δ' ὤπυιε θυγατρῶν ἱπποδάμειαν.
τὴν περὶ κῆρι φίλησε πατὴρ, καὶ πότνια μήτηρ
ἐν μεγάρῳ, πᾶσαν γὰρ ὁμηλικίην ἐκέκαστο,
κάλλεϊ καὶ ἔργοισιν, ἰδὲ φρεσί, τοὔνεκα καί μιν
γῆμεν ἀνὴρ ὤριστος ἐνὶ τροίῃ εὐρείῃ,
τὸν τόθ' ὑπ' ἰδομενῆϊ ποσειδάων ἐδάμασσε,
θέλξας ὄσσε φαεινὰ, πέδησε δὲ φαίδιμα γυῖα.
οὔτε γὰρ ἐξοπίσω φυγέειν δύνατ' οὔτ' ἀλέασθαι.
ἀλλ' ὥς τε στήλην, ἢ δένδρεον ὑψιπέτηλον.
ἀτρέμας ἑσταότα, στῆθος μέσον οὔτασε δουρί.
ἥρως ἰδομενεὺς, ῥῆξεν δέ οἱ ἀμφὶ χιτῶνα
χάλκεον, ὅς οἱ πρόσθεν ἀπὸ χροὸς ἤρκει ὄλεθρον.
δὴ τότε γ' αὖον ἄϋσεν ἐρεικόμενος περὶ δουρὶ,
δούπησεν δὲ πεσὼν, δόρυ δ' ἐν κραδίῃ ἐπεπήγει.

Ὣς εἰπὼν, ποδὸς εἷλκε κατὰ κρατερὴν ὑσμίνην
ἥρως ἰδομενεύς, τῷ δ' ἄσιος ἦλθεν ἀμύντωρ·
πεζὸς πρόσθ' ἵππων, τὼ δὲ πνείοντε κατ' ὤμων
αἰὲν ἔχ' ἡνίοχος θεράπων, ὁ δὲ ἵετο θυμῷ,
ἰδομενῆα βαλεῖν, ὁ δέ μιν φθάμενος βάλε δουρὶ·
λαιμὸν ὑπ' ἀνθερεῶνα, διαπρὸ δὲ χαλκὸν ἔλασσεν·
ἤριπε δ' ὡς ὅτε τις δρῦς ἤριπεν· ἢ ἀχερωΐς·
ἠὲ πίτυς βλωθρὴ, τήν τ' οὔρεσι τέκτονες ἄνδρες
ἐξέταμον πελέκεσσι νεήκεσι νήϊον εἶναι·
ὣς ὁ πρόσθ' ἵππων καὶ δίφρου κεῖτο τανυσθεὶς
βεβρυχὼς κόνιος δεδραγμένος αἱματοέσσης·
ἐκ δέ οἱ ἡνίοχος πλήγη φρένας, ἃς πάρος εἶχεν·
οὐδ' ὅγε τόλμησεν δηΐων ὑπὸ χεῖρας ἀλύξας
ἂψ ἵππους στρέψαι· τὸν δ' ἀντίλοχος μενεχάρμης
δουρὶ μέσον περόνησε τυχὼν, οὐδ' ἤρκεσε θώρηξ
χάλκεος, ὃν φορέεσκε, μέσῃ δ' ἐνὶ γαστέρι πῆξεν·
αὐτὰρ ὅγ' ἀσθμαίνων εὐεργέος ἔκπεσε δίφρου·
ἵππους δ' ἀντίλοχος μεγαθύμου νέστορος υἱὸς
ἐξέλασε τρώων μετ' ἐϋκνήμιδας ἀχαιούς·
δηΐφοβος δὲ μάλα σχεδὸν ἤλυθεν ἰδομενῆος
ἀσίου ἀχνύμενος καὶ ἀκόντισε δουρὶ φαεινῷ·
ἀλλ' ὁ μὲν ἄντα ἰδὼν, ἠλεύατο χάλκεον ἔγχος
ἰδομενεὺς, κρύφθη γὰρ ὑπ' ἀσπίδι πάντοσ' ἐΐσῃ
τὴν, ἄρ ὅγ' ἐν ῥινοῖσι βοῶν καὶ νώροπι χαλκῷ·
δινωτὴν φορέεσκε, δύω κανόνεσσ' ἀραρυῖαν·
τῇ ὕπο πᾶς ἐάλη, τὸ δ' ὑπέρπτατο χάλκεον ἔγχος·
καρφαλέον δέ οἱ ἀσπὶς ἐπιθρέξαντος ἄϋσεν
ἔγχεος οὐδ' ἅλιόν ῥα βαρείης χειρὸς ἀφῆκεν·
ἀλλ' ἔβαλ' ἱππασίδην ὑψήνορα ποιμένα λαῶν·
ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δ' ὑπὸ γούνατ' ἔλυσε·

δηΐφοβος

τρωσὶν δαμναμένους, διὶ δὲ κρατερῶς ἐνεμέσσα.
ἦ μὰν, ἀμφοτέροισιν ὁμὸν γένος ἠδ' ἴα πάτρη
ἀλλὰ ζεὺς πρότερος γεγόνει καὶ πλείονα ᾔδη.
τῷ ῥα καὶ ἀμφαδίην μὲν ἀλεξέμεναι ἀλέεινε.
λάθρῃ δ' αἰὲν ἔγειρε κατὰ στρατὸν, ἀνδρὶ ἐοικώς.
τοὶ δ' ἔριδος κρατερῆς καὶ ὁμοιΐου πτολέμοιο,
πεῖραν ἐπαλλάξαντες, ἐπ' ἀμφοτέροισι τάνυσσαν,
ἄρρηκτόν τ' ἄλυτόν τε. τὸ πολλῶν γούνατ' ἔλυσεν.
ἔνθα μεσαιπόλιός περ ἐὼν δαναοῖσι κελεύσας,
ἰδομενεὺς τρώεσσιν ἐπάλμενος, ἐν φόβον ὦρσε
πέφνε γὰρ ὀθρυονῆα καβησόθεν ἔνδον ἐόντα.
ὅς ῥα νέον πολέμοιο μετὰ κλέος εἰληλούθει.
ᾔτεε δὲ πριάμοιο θυγατρῶν εἶδος ἀρίστην.
κασσάνδρην ἀνάεδνον, ὑπέσχετο δὲ μέγα ἔργον
ἐκ τροίης ἀέκοντας ἀπωσέμεν υἷας ἀχαιῶν.
τῷ δ' ὁ γέρων πρίαμος ὑπέσχετο, καὶ κατένευσε
δωσέμεναι· ὁ δὲ μάρναθ' ὑποσχεσίῃσι πιθήσας.
ἰδομενεὺς δ' αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ.
καὶ βάλεν ὕψι βιβάντα τυχὼν, οὐδ' ἤρκεσε θώρηξ
χάλκεος, ὃν φορέεσκε, μέσῃ δ' ἐν γαστέρι πῆξε.
δούπησε δὲ πεσὼν, ὁ δ' ἐπεύξατο φώνησέν τε.
ὀθρυονεῦ, περὶ δή σε βροτῶν αἰνίζομ' ἁπάντων.
εἰ ἐτεὸν δὴ πάντα τελευτήσεις ὅσ' ὑπέστης
δαρδανίδῃ πριάμῳ ὁ δ' ὑπέσχετο θυγατέρα ἥν,
καί κέ τοι ἡμεῖς ταυτά γ' ὑποσχόμενοι τελέσαιμεν.
δοίμεν γ' ἀτρεΐδαο θυγατρῶν εἶδος ἀρίστην,
ἄργεος ἐξαγαγόντες ὀπυιέμεν, εἴ κε σὺν ἄμμιν
ἰλίου ἐκπέρσῃς ἐῢ ναιόμενον πτολίεθρον.
ἀλλ' ἕπευ, ὄφρ' ἐπὶ νηυσὶ συνώμεθα ποντοπόροισιν
ἀμφὶ γάμῳ, ἐπεὶ οὔτοι ἐεδνωταὶ κακοὶ εἰμέν.

χαλκῷ τε ῥηκτὸς, μεγάλοισί τε χερμαδίοισιν.
οὐδ' ἂν ἀχιλλῆϊ ῥηξήνορι χωρήσειεν.
ἔν γ' αὐτοσταδίῃ, ποσὶ δ' οὔπως ἐστὶν ἐρίζειν
νῶϊν ὧδε δ' ἐπ' ἀριστερ' ἔχε στρατοῦ, ὄφρα τάχιστα
εἴδομεν, ἤ τῳ εὖχος ὀρέξομεν, ἠέ τις ἡμῖν.
Ὣς φάτο, μηριόνης δὲ θοῷ ἀτάλαντος ἄρηϊ
ἦρχ' ἴμεν ὄφρ' ἀφίκοντο κατὰ στρατὸν, ᾗ μιν ἄνωγεν.
οἳ δ' ὡς ἰδομενῆα ἴδον φλογὶ εἴκελον ἀλκὴν
αὐτὸν καὶ θεράποντα σὺν ἔντεσι δαιδαλέοισι.
κεκλόμενοι καθ' ὅμιλον, ἐπ' αὐτῷ πάντες ἔβησαν.
τῶν δ' ὁμὸν ἵστατο νεῖκος, ἐπὶ πρυμνῇσι νέεσσιν.
ὡς δ' ὅθ' ὑπὸ λιγέων ἀνέμων σπέρχωσιν ἄελλαι,
ἤματι τῷ. ὅτε τε πλείστη κόνις ἀμφὶ κελεύθους,
οἵτ' ἄμυδις κονίης μεγάλην ἱστᾶσιν ὀμίχλην,
ὣς ἄρα τῶν ὁμόσ' ἦλθε μάχη, μέμασαν δ' ἐνὶ θυμῷ,
ἀλλήλους καθ' ὅμιλον ἐναιρέμεν ὀξέϊ χαλκῷ.
ἔφριξεν δὲ μάχη φθισίμβροτος ἐγχείῃσι
μακρῇς, ἃς εἶχον ταμεσίχροας, ὄσσε δ' ἄμερδεν
αὐγὴ χαλκείη κορύθων ἀπὸ λαμπομενάων
θωρήκων τε νεοσμήκτων. σακέων τε φαεινῶν.
ἐρχομένων ἄμυδις, μάλα κεν θρασυκάρδιος εἴη,
ὃς τότε γηθήσειεν ἰδὼν πόνον, οὐδ' ἀκάχοιτο
τὼ δ' ἀμφὶς φρονέοντε δύω κρόνου υἷε κραταιὼ
ἀνδράσιν ἡρώεσσι τετεύχατον ἄλγεα λυγρά.
ζεὺς μὲν ἄρα τρώεσσι καὶ ἕκτορι βούλετο νίκην,
κυδαίνων ἀχιλῆα πόδας ταχὺν, οὐδ' ὅ γε πάμπαν
ἤθελε λαὸν ὀλέσθαι ἀχαιϊκὸν ἰλιόθι πρό.
ἀλλὰ θέτιν κύδαινε. καὶ υἷα καρτερόθυμον.
ἀργείους δὲ ποσειδάων ὀρόθυνε μετελθών.
λάθρῃ ὑπεξαναδὺς πολιῆς ἁλὸς, ἤχθετο γάρ ῥα

τρωσὶν

ἑσταότες, μήπου τις ὑπερφιάλως νεμεσήσῃ.
ἀλλὰ σύ γε κλισίηνδε κιὼν ἕλευ ὄβριμον ἔγχος.
Ὡς φάτο. μηριόνης δὲ θοῷ ἀτάλαντος ἄρηι
καρπαλίμως κλισίηθεν ἀνείλετο χάλκεον ἔγχος.
βῆ δὲ μετ' ἰδομενῆα μέγα πτολέμοιο μεμηλώς.
οἷος δὲ βροτολοιγὸς ἄρης πόλεμόνδε μέτεισι.
τῷ δὲ φόβος φίλος υἱὸς ἅμα κρατερὸς καὶ ἀταρβὴς
ἕσπετο, ὅς τ' ἐφόβησε ταλάφρονά περ πολεμιστήν.
τὼ μὲν ἄρ ἐκ θρήκης ἐφύρους μετὰ θωρήσσεσθον,
ἠὲ μετὰ φλέγυας μεγαλήτορας. οὐδ' ἄρα τώγε
ἔκλυον ἀμφοτέρων, ἑτέροισι δὲ κῦδος ἔδωκαν.
τοῖοι μηριόνης τε καὶ ἰδομενεὺς ἀγοὶ ἀνδρῶν,
ἤισαν ἐς πόλεμον κεκορυθμένοι αἴθοπι χαλκῷ.
τὸν καὶ μηριόνης πρότερος πρὸς μῦθον ἔειπε.
Δευκαλίδη, πῇ τ' ἄρ μέμονας καταδῦναι ὅμιλον,
ἢ ἐπὶ δεξιόφιν παντὸς στρατοῦ, ἢ ἀνὰ μέσσον,
ἢ ἐπ' ἀριστερόφιν, ἐπεὶ οὔποθι ἔλπομαι οὕτω
δεύεσθαι πολέμοιο καρηκομόωντας ἀχαιούς.
Τὸν δ' αὖτ' ἰδομενεὺς κρητῶν ἀγὸς, ἀντίον ηὔδα.
νηυσὶ μὲν ἐν μέσσῃσιν ἀμύνειν εἰσὶ καὶ ἄλλοι,
αἴαντές τε δύω, τεῦκρός θ' ὃς ἄριστος ἀχαιῶν
τοξοσύνῃ, ἀγαθὸς δὲ καὶ ἐν σταδίῃ ὑσμίνῃ.
οἵ μιν ἄδην ἐλόωσι καὶ ἐσσύμενον πολέμοιο
ἕκτορα πριαμίδην, καὶ εἰ μάλα καρτερός ἐστιν.
αἰπύ οἱ ἐσσεῖται μάλα περ μεμαῶτι μάχεσθαι
κείνων νικήσαντι μένος καὶ χεῖρας ἀάπτους.
νῆας ἐνιπρῆσαι, ὅτε μὴ αὐτός γε κρονίων
ἐμβάλοι αἰθόμενον δαλὸν νήεσσι θοῇσιν.
ἀνδρὶ δέ κ' οὐκ εἴξειε μέγας τελαμώνιος αἴας,
ὃς θνητός τ' εἴη, καὶ ἔδοι δημήτερος ἀκτήν.

ἀνδρῶν δυσμενέων ἑκὰς ἱστάμενος πολεμίζειν.
τῷ μοι δούρατ' ἐστὶ καὶ ἀσπίδες ὀμφαλόεσσαι.
καὶ κόρυθες καὶ θώρηκες λαμπρὸν γανόωντες.
Τὸν δ' αὖ Μηριόνης πεπνυμένος ἀντίον ηὔδα.
καί τοι ἐμοὶ παρά τε κλισίῃ καὶ νηὶ μελαίνῃ,
πόλλ' ἔναρα Τρώων, ἀλλ' οὐ σχεδόν ἐστιν ἑλέσθαι.
οὐδὲ γὰρ οὐδ' ἐμέ φημι λελασμένον ἔμμεναι ἀλκῆς.
ἀλλὰ μετὰ πρώτοισι μάχην ἀνὰ κυδιάνειραν
ἵσταμαι. ὁππότε νεῖκος ὀρώρηται πολέμοιο.
ἄλλον που τινὰ μᾶλλον Ἀχαιῶν χαλκοχιτώνων
λήθω μαρνάμενος, σὲ δὲ ἴδμεναι αὐτὸν ὀΐω.
Τὸν δ' αὖτ' Ἰδομενεὺς Κρητῶν ἀγὸς, ἀντίον ηὔδα.
οἶδ' ἀρετὴν οἷός ἐσσι. τί σε χρὴ ταῦτα λέγεσθαι;
εἰ γὰρ νῦν παρὰ νηυσὶ λεγοίμεθα πάντες ἄριστοι
ἐς λόχον, ἔνθα μάλιστ' ἀρετὴ διαείδεται ἀνδρῶν.
ἔνθ' ὅ,τε δειλὸς ἀνὴρ, ὅς τ' ἄλκιμος ἐξεφαάνθη.
τοῦ μὲν γάρ τε κακοῦ τρέπεται χρὼς ἄλλυδις ἄλλῃ
οὐδέ οἱ ἀτρέμας ἧσθαι. ἐρητύετ' ἐν φρεσὶ θυμός.
ἀλλὰ μετοκλάζει, καὶ ἐπ' ἀμφοτέρους πόδας ἵζει.
ἐν δέ τέ οἱ κραδίη μεγάλα στέρνοισι πατάσσει
κῆρας ὀϊομένῳ. πάταγος δέ τε γίνετ' ὀδόντων.
τοῦ δ' ἀγαθοῦ, οὔτ' ἂρ τρέπεται χρὼς οὔτε τι λίην
ταρβεῖ, ἐπειδὰν πρῶτον ἐσίζηται λόχον ἀνδρῶν
ἀρᾶται δὲ τάχιστα μιγήμεναι ἐν δαῒ λυγρῇ.
οὐδέ κεν ἔνθα τεόν γε μένος καὶ χεῖρας ὄνοιτο.
εἴπερ γάρ κε βλεῖο πονεύμενος, ἠὲ τυπείης,
οὐκ ἂν ἐν αὐχέν' ὄπισθε πέσοι βέλος οὐδ' ἐνὶ νώτῳ.
ἀλλά κεν ἢ στέρνων, ἢ νηδύος ἀντιάσειε
πρόσσω ἱεμένοιο μετὰ προμάχων ὀαριστύν.
ἀλλ' ἄγε μηκέτι ταῦτα λεγώμεθα νηπύτιοι ὣς

ἑσταότες

ἐκ τροίης, ἀλλ' αὖθι κυνῶν μέλπηθρα γένοιτο.
ὅς τις ἐπ' ἤματι τῷδ' ἑκὼν μεθίησι μάχεσθαι.
ἀλλ' ἄγε τεύχεα δεῦρο λαβὼν ἴθι. ταῦτα δ' ἅμα χρὴ
σπεύδειν, αἴκ' ὄφελός τι γενώμεθα καὶ δύ' ἐόντε.
συμφερτὴ δ' ἀρετὴ πέλει ἀνδρῶν, καὶ μάλα λυγρῶν.
νῶϊ δὲ καί κ' ἀγαθοῖσιν ἐπισταίμεσθα μάχεσθαι.
Ὣς εἰπὼν, ὁ μὲν αὖτις ἔβη θεὸς ἀμπόνον ἀνδρῶν.
ἰδομενεὺς δ' ὅτε δὴ κλισίην εὔτυκτον ἵκανε,
δύσετο τεύχεα καλὰ περὶ χροῒ, γέντο δὲ δοῦρε,
βῆ δ' ἴμεν ἀστεροπῇ ἐναλίγκιος, ἥν τε κρονίων
χειρὶ λαβὼν ἐτίναξεν ἀπ' αἰγλήεντος ὀλύμπου,
δεικνὺς σῆμα βροτοῖσιν, ἀρίζηλοι δέ οἱ αὐγαί.
ὣς τοῦ χαλκὸς ἔλαμπε περὶ στήθεσσι θέοντος.
μηριόνης δ' ἄρα οἱ θεράπων ἐῢς ἀντεβόλησεν,
ἐγγὺς ἔτι κλισίης, μετὰ γὰρ δόρυ χάλκεον ᾔει
οἰσόμενος, τὸν δὲ προσέφη σθένος ἰδομενῆος.
Μηριόνη μόλου υἱὲ πόδας ταχὺ φίλταθ' ἑταίρων.
τίπτ' ἦλθες πόλεμόν τε λιπὼν καὶ δηϊοτῆτα;
ἠέ τι βέβληαι, βέλεος δέ σε τείρει ἀκωκή.
ἠέ τευ ἀγγελίης μετ' ἔμ' ἤλυθες, οὐδέ τοι αὐτὸς
ἧσθαι ἐνὶ κλισίῃσι λιλαίομαι, ἀλλὰ μάχεσθαι.
Τὸν δ' αὖ μηριόνης πεπνυμένος, ἀντίον ηὔδα.
ἰδομενεῦ κρητῶν βουληφόρε χαλκοχιτώνων.
ἔρχομαι εἴ τί τοι ἔγχος ἐνὶ κλισίῃσι λέλειπται,
οἰσόμενος τόνυ γὰρ κατεάξαμεν ὃ πρὶν ἔχεσκον.
ἀσπίδα δηϊφόβοιο βαλὼν ὑπερηνορέοντος.
Τὸν δ' αὖτ' ἰδομενεὺς κρητῶν ἀγὸς, ἀντίον ηὔδα.
δούρατά γ' αἴκ' ἐθέλῃσθα καὶ ἓν καὶ εἴκοσι δήεις,
ἑσταότ' ἐν κλισίῃ πρὸς ἐνώπια παμφανόωντα
τρώϊα, τὰ κταμένων ἀποαίνυμαι, οὐ γὰρ ὀΐω

κόψεν ὀϊλιάδης κεχολωμένος ἀμφιμάχοιο,
ἧκε δέ μιν σφαιρηδὸν ἑλιξάμενος δι' ὁμίλου.
ἕκτορι δὲ προπάροιθε ποδῶν πέσεν ἐν κονίῃσι.
καὶ τότε δὴ περὶ κῆρι ποσειδάων ἐχολώθη,
υἱωνοῖο πεσόντος ἐν αἰνῇ δηιοτῆτι.
βῆ δ' ἰέναι παρά τε κλισίας καὶ νῆας ἀχαιῶν,
ὀτρυνέων δαναούς, τρώεσσι δὲ κήδε' ἔτευχεν.
ἰδομενεὺς δ' ἄρα οἱ δουρικλυτὸς ἀντεβόλησεν,
ἐρχόμενος παρ' ἑταίρου, ὅ οἱ νέον ἐκ πολέμοιο
ἦλθε κατ' ἰγνύην βεβλημένος ὀξέϊ χαλκῷ.
τὸν μὲν ἑταῖροι ἔνεικαν, ὁ δ' ἰητροῖς ἐπιτείλας
ἤιεν ἐς κλισίην, ἔτι γὰρ πολέμοιο μενοίνα
ἀντιάαν, τὸν δὲ προσέφη κρείων ἐνοσίχθων,
εἰσάμενος φθογγὴν ἀνδραίμονος υἷι θόαντι.
ὃς πάσῃ πλευρῶνι καὶ αἰπεινῇ καλυδῶνι,
αἰτωλοῖσιν ἄνασσε, θεὸς δ' ὣς τίετο δήμῳ.
Ἰδομενεῦ κρητῶν βουληφόρε, ποῦ τοι ἀπειλαὶ
οἴχονται, τὰς τρωσὶν ἀπείλεον υἷες ἀχαιῶν;
Τὸν δ' αὖτ' ἰδομενεὺς κρητῶν ἀγὸς ἀντίον ηὔδα.
ὦ θόαν, οὔ τις ἀνὴρ νῦν γ' αἴτιος ὅσσον ἔγωγε
γινώσκω, πάντες γὰρ ἐπιστάμεθα πτολεμίζειν.
οὔτέ τινα δέος ἴσχει ἀκήριον, οὔτέ τις ὄκνῳ
εἴκων, ἀνδύεται πόλεμον κακόν. ἀλλά που οὕτω
μέλλει δὴ φίλον εἶναι ὑπερμενέϊ κρονίωνι,
νωνύμνους ἀπολέσθαι ἀπ' ἄργεος ἐνθάδ' ἀχαιούς.
ἀλλὰ θόαν καὶ γὰρ τὸ πάρος μενεδήιος ἦσθα.
ὀτρύνεις δὲ καὶ ἄλλον ὅθι μεθιέντα ἴδηαι,
τῷ νῦν μήτ' ἀπόληγε, κέλευέ τε φωτὶ ἑκάστῳ.
Τὸν δ' ἠμείβετ' ἔπειτα ποσειδάων ἐνοσίχθων.
ἰδομενεῦ. μὴ κεῖνος ἀνὴρ ἔτι νοστήσειεν

ἐκ τροίης,

κούρην δὲ πριάμοιο νόθην ἔχε μηδεσικάστην·
αὐτὰρ ἐπεὶ δαναῶν νέες ἤλυθον ἀμφιέλισσαι·
ἂψ εἰς ἴλιον ἦλθε μετέπρεπε δὲ τρώεσσι·
ναῖε δὲ πὰρ πριάμῳ ὁ δέ μιν τίεν ἶσα τέκεσσι·
τόν ῥ' υἱὸς τελαμῶνος ὑπ' οὔατος ἔγχεϊ μακρῷ
νύξ' ἐκ δ' ἔσπασεν ἔγχος, ὁ δ' αὖτ' ἔπεσεν μελίη ὥς·
ἥτ' ὄρεος κορυφῇ ἕκαθεν περιφαινομένοιο
χαλκῷ τεμνομένη τέρενα χθονὶ φύλλα πελάσσῃ,
ὣς πέσεν, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ·
τεῦκρος δ' ὁρμήθη μεμαὼς ἀπὸ τεύχεα δῦσαι·
ἕκτωρ δ' ὁρμηθέντος ἀκόντισε δουρὶ φαεινῷ·
ἀλλ' ὁ μὲν ἄντα ἰδὼν, ἠλεύατο χάλκεον ἔγχος
τυτθὸν, ὁ δ' ἀμφίμαχον κτεάτου υἷ' ἀκτορίωνος,
νισσόμενον πόλεμον δὲ κατὰ στῆθος βάλε δουρὶ,
δούπησεν δὲ πεσὼν, ἀράβησε δὲ τεύχε' ἐπ' αὐτῷ·
ἕκτωρ δ' ὁρμήθη κόρυθα κροτάφοις ἀραρυῖαν·
κρατὸς ἀφαρπάξαι μεγαλήτορος ἀμφιμάχοιο·
αἴας δ' ὁρμηθέντος, ἀκόντισε δουρὶ φαεινῷ
ἕκτορος, ἀλλ' οὔπη χροὸς εἴσατο, πᾶς δ' ἄρα χαλκῷ
σμερδαλέῳ κεκάλυφθ'· ὁ δ' ἄρ ἀσπίδος ὀμφαλὸν οὖτα·
ὦσε δέ μιν σθένεϊ μεγάλῳ, ὁ δὲ χάσσατ' ὀπίσσω·
νεκρῶν ἀμφοτέρων, τοὺς δ' ἐξείρυσαν ἀχαιοί
ἀμφίμαχον μὲν ἄρα στίχιος δῖός τε μενεσθεύς·
ἀρχοὶ ἀθηναίων κόμισαν μετὰ λαὸν ἀχαιῶν·
ἴμβριον αὖτ' αἴαντε μεμαῶτε θούριδος ἀλκῆς,
ὥστε δύ' αἶγα λέοντε κυνῶν ὕπο καρχαροδόντων
ἁρπάξαντε φέρητον ἀνὰ ῥωπήια πυκνά·
ὑψοῦ ὑπὲρ γαίης μετὰ γαμφηλῇσιν ἔχοντε·
ὥς ῥα τὸν, ὑψοῦ ἔχοντε δύω αἴαντε κορυστὰ
τεύχεα συλήτην, κεφαλὴν δ' ἁπαλῆς ἀπὸ δειρῆς

ὣς ἕκτωρ εἷος μὲν ἀπείλει μέχρι θαλάσσης,
ῥεῖα δ' ἐλεύσεσθαι κλισίας καὶ νῆας ἀχαιῶν
κτείνων, ἀλλ' ὅτε δὴ πυκινῇς ἐνέκυρσε φάλαγξι,
στῆ ῥα μάλ' ἐγχριμφθείς, οἳ δ' ἀντίοι υἷες ἀχαιῶν,
νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν,
ὦσαν ἀπὸ σφείων, ὃ δὲ χασσάμενος πελεμίχθη.
ἤϋσεν δὲ διαπρύσιον τρώεσσι γεγωνώς.
τρῶες καὶ λύκιοι, καὶ δάρδανοι ἀγχιμαχηταὶ
παρμένετ', οὔ τι δηρὸν ἐμὲ σχήσουσιν ἀχαιοί,
καὶ μάλα πυργηδὸν σφέας αὐτοὺς ἀρτύναντες
ἀλλ' ὀΐω χάσσονται ὑπ' ἔγχεος, εἰ ἐτεόν με
ὦρσε θεῶν ὤριστος ἐρίγδουπος πόσις ἥρης.
ὣς εἰπὼν, ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
δηΐφοβος δ' ἐν τοῖσι μέγα φρονέων ἐβεβήκει
πριαμίδης, πρόσθεν δ' ἔχεν ἀσπίδα πάντοσε ἴσην,
κοῦφα ποσὶ προβιβὰς, καὶ ὑπασπίδια προποδίζων.
μηριόνης δ' αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ.
καὶ βάλεν, οὐδ' ἀφάμαρτε κατ' ἀσπίδα πάντοσε ἴσην
ταυρείην, τῆς δ' οὔ τι διήλασεν ἀλλὰ πολὺ πρὶν
ἐν καυλῷ ἐάγη δολιχὸν δόρυ, δηΐφοβος δὲ,
ἀσπίδα ταυρείην σχέθ' ἀπὸ ἕο, δεῖσε δὲ θυμῷ
ἔγχος μηριόναο δαΐφρονος, αὐτὰρ ὅ γ' ἥρως
ἂψ ἑτάρων εἰς ἔθνος ἐχάζετο, χώσατο δ' αἰνῶς
ἀμφότερον, νίκης τε καὶ ἔγχεος ὃ ξυνέαξε.
βῆ δ' ἰέναι παρά τε κλισίας καὶ νῆας ἀχαιῶν
οἰσόμενος δόρυ μακρὸν, ὅ οἱ κλισίηφι λέλειπτο.
οἱ δ' ἄλλοι μάρναντο, βοὴ δ' ἄσβεστος ὀρώρει.
τεῦκρος δὲ πρῶτος τελαμώνιος ἄνδρα κατέκτα
ἴμβριον αἰχμητὴν πολυίππου μέντορος υἱόν.
ναῖε δὲ πήδαιον πρὶν ἐλθεῖν υἷας ἀχαιῶν.

κούρην δὲ

οὕνεκ' ἀπητίμησε ποδώκεα πηλείωνα,
ἡμέας γ' οὔπως ἐστὶ μεθιέμεναι πολέμοιο,
„ ἀλλ' ἀκεώμεθα θᾶσσον, ἀκεσταί τοι φρένες ἐσθλῶν.
ὑμεῖς δ' οὐκέτι καλὰ μεθίετε θούριδος ἀλκῆς,
πάντες ἄριστοι ἐόντες ἀνὰ στρατὸν, οὐδ' ἂν ἔγωγε
ἀνδρὶ μαχεσσαίμην, ὅς τις πολέμοιο μεθείη
λυγρὸς ἐών, ὑμῖν δὲ νεμεσσῶμαι περὶ κῆρι.
ὦ πέπονες, τάχα δή τι κακὸν ποιήσετε μεῖζον
τῇδε μεθημοσύνῃ, ἀλλ' ἐν φρεσὶ θέσθε ἕκαστος
αἰδῶ καὶ νέμεσιν, δὴ γὰρ μέγα νεῖκος ὄρωρεν.
ἕκτωρ δὴ παρὰ νηυσὶ βοὴν ἀγαθὸς, πολεμίζει
καρτερὸς, ἔρρηξε δὲ πύλας καὶ μακρὸν ὀχῆα.
Ὣς ῥα κελευτιόων, γαιήοχος ὦρσεν ἀχαιούς.
ἀμφὶ δ' ἄρ αἴαντας δοιοὺς ἵσταντο φάλαγγες
καρτεραί. ἃς οὔτ' ἄν κεν ἄρης ὀνόσαιτο μετελθὼν.
οὔτε κ' ἀθηναίη λαοσσόος. οἳ γὰρ ἄριστοι
κρινθέντες, τρῶάς τε καὶ ἕκτορα δῖον ἔμιμνον.
φράξαντες δόρυ δουρὶ, σάκος σάκεϊ προθελύμνῳ,
ἀσπὶς ἄρ ἀσπίδ' ἔρειδε, κόρυς κόρυν, ἀνέρα δ' ἀνήρ.
ψαῦον δ' ἱππόκομοι κόρυθες, λαμπροῖσι φάλοισι
νευόντων, ὡς πυκνοὶ ἐφέστασαν ἀλλήλοισιν,
ἔγχεα δ' ἐπτύσσοντο θρασειάων ἀπὸ χειρῶν
σειόμεν' οἳ δ' ἰθὺς φρόνεον, μέμασαν δὲ μάχεσθαι.
τρῶες δὲ προὔτυψαν ἀολλέες, ἦρχε δ' ἄρ ἕκτωρ
ἀντικρὺ μεμαὼς ὀλοοίτροχος ὣς ἀπὸ πέτρης,
ὅν τε κατὰ στεφάνης ποταμὸς χειμάρροος ὤσῃ.
ῥήξας ἀσπέτῳ ὄμβρῳ ἀναιδέος ἔχματα πέτρης
ὕψι τ' ἀναθρώσκων πέτεται, κτυπέει δέ θ' ὑπ' αὐτοῦ
ὕλη, ὃ δ' ἀσφαλέως θέει, ἔμπεδον ὄφρ' ἂν ἵκηται
ἰσόπεδον, τότε δ' οὔτι κυλίνδεται ἐσσύμενός περ,

ᾗ ῥ' ὅγ' ὁ λυσσώδης φλογὶ ἴκελος ἡγεμονεύει
ἕκτωρ, ὃς διὸς εὔχετ' ἐρισθενέος πάϊς εἶναι.
σφῶϊν δ' ὧδε θεῶν τις ἐνὶ φρεσὶ ποιήσειεν,
αὐτώ θ' ἑστάμεναι κρατερῶς, καὶ ἀνωγέμεν ἄλλους.
τῷ κε καὶ ἐσσύμενόν περ ἐρωήσαιτ' ἀπὸ νηῶν
ὠκυπόρων, εἰ καί μιν ὀλύμπιος αὐτὸς ἐγείρει.
ἦ, καὶ σκηπανίῳ γαιήοχος ἐννοσίγαιος
ἀμφοτέρω κεκοπὼς πλῆσεν μένεος κρατεροῖο.
γυῖα δ' ἔθηκεν ἐλαφρὰ πόδας καὶ χεῖρας ὕπερθεν.
αὐτὸς δ' ὥς τ' ἴρηξ ὠκύπτερος ὦρτο πέτεσθαι
ὅς ῥά τ' ἀπ' αἰγίλιπος πέτρης περιμήκεος ἀρθεὶς
ὁρμήσει πεδίοιο διώκειν ὄρνεον ἄλλο.
ὣς ἀπὸ τῶν ἤϊξε ποσειδάων ἐνοσίχθων.
τοῖιν δ' ἔγνω πρόσθεν ὀϊλῆος ταχὺς αἴας.
αἶψα δ' ἄρ' αἴαντα προσέφη τελαμώνιον υἱόν.
Αἶαν, ἐπεί τις νῶϊ θεῶν οἳ ὄλυμπον ἔχουσι
μάντεϊ εἰδόμενος κέλεται παρὰ νηυσὶ μάχεσθαι,
οὐδ' ὅγε κάλχας ἐστὶ θεοπρόπος, οἰωνιστής
ἴχνια γὰρ μετόπισθε ποδῶν ἠδὲ κνημάων
ῥεῖ' ἔγνων ἀπιόντος, ἀρίγνωτοι δὲ θεοί περ.
καὶ δ' ἐμοὶ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι φίλοισι
μᾶλλον ἐφορμᾶται πολεμίζειν ἠδὲ μάχεσθαι.
μαιμώωσι δ' ἔνερθε, πόδες καὶ χεῖρες ὕπερθεν.
Τὸν δ' ἀπαμειβόμενος προσέφη τελαμώνιος αἴας.
οὕτω νῦν καὶ ἐμοὶ περὶ δούρατι χεῖρες ἄαπτοι
μαιμῶσιν, καί μοι μένος ὤρορε, νέρθε δὲ ποσσὶν
ἔσσυμαι ἀμφοτέροισι, μενοινώω δὲ καὶ οἶος,
ἕκτορι πριαμίδῃ ἄμοτον μεμαῶτι μάχεσθαι.
Ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον.
χάρμῃ γηθόσυνοι, τήν σφιν θεὸς ἔμβαλε θυμῷ.

ἔνθ' ἐλθὼν, ὑπ' ὄχεσφι τιτύσκετο χαλκόποδ' ἵππω
ὠκυπέτα χρυσέῃσιν ἐθείρῃσιν κομόωντε.
χρυσὸν δ' αὐτὸς ἔδυνε περὶ χροῒ, γέντο δ' ἱμάσθλην
χρυσείην εὔτυκτον, ἑοῦ δ' ἐπεβήσετο δίφρου.
βῆ δ' ἐλάαν ἐπὶ κύματ'. ἄταλλε δὲ κήτε' ὑπ' αὐτοῦ
πάντοθεν ἐκ κευθμῶν, οὐδ' ἠγνοίησεν ἄνακτα.
γηθοσύνῃ δὲ θάλασσα διΐστατο, τοὶ δ' ἐπέτοντο
ῥίμφα μάλ', οὐδ' ὑπένερθε διαίνετο χάλκεος ἄξων
τὸν δ' ἐς ἀχαιῶν νῆας ἐΰσκαρθμοι φέρον ἵπποι.
ἔστι δέ τι σπέος εὐρὺ βαθείης βένθεσι λίμνης.
μεσσηγὺς τενέδοιο καὶ ἴμβρου παιπαλοέσσης.
ἔνθ' ἵππους ἔστησε ποσειδάων ἐνοσίχθων,
λύσας ἐξ ὀχέων παρὰ δ' ἀμβρόσιον βάλεν εἶδαρ
ἔδμεναι, ἀμφὶ δὲ ποσσὶ, πέδας ἔβαλε χρυσείας
ἀῤῥήκτους ἀλύτους, ὄφρ' ἔμπεδον αὖθι μένοιεν
νοστήσαντα ἄνακτα, ὁ δ' ἐς στρατὸν ᾤχετ' ἀχαιῶν.
τρῶες δὲ φλογὶ ἶσοι ἀολλέες ἠὲ θυέλλῃ,
ἕκτορι πριαμίδῃ ἄμοτον μεμαῶτες ἕποντο,
ἄβρομοι, αὐΐαχοι, ἔλποντο δὲ νῆας ἀχαιῶν
αἱρήσειν, κτενέειν δὲ παρ' αὐτόφι πάντας ἀχαιούς.
ἀλλὰ ποσειδάων γαιήοχος ἐννοσίγαιος,
ἀργείους ὦρσε βαθείης ἐξ ἁλὸς ἐλθών.
εἰσάμενος κάλχαντι, δέμας καὶ ἀτειρέα φωνήν.
αἴαντε πρώτω προσέφη μεμαῶτε καὶ αὐτώ.
Αἴαντε σφὼ μέν κε σαώσετε λαὸν ἀχαιῶν.
ἀλκῆς μνησαμένω μὴ δὲ κρυεροῖο φόβοιο.
ἄλλῃ μὲν γὰρ ἔγωγ' οὐ δείδια χεῖρας ἀάπτους
τρώων, οἳ μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ.
ἕξουσιν γὰρ πάντας ἐϋκνήμιδες ἀχαιοί.
τῇ δὲ δὴ αἰνότατον περιδείδια μή τι πάθωμεν.

# ΙΛΙΑΔΟΣ · Ν · ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Νῦ δὲ ποσειδάων δαναοῖς κράτος ὤπασε λάθρῃ.

ζ

Εὺς δ' ἐπεὶ οὖν τρῶάς τε, καὶ ἕκτορα νηυσὶ πέλασσεν,
τοὺς μὲν ἔα παρὰ τῇσι πόνον τ' ἐχέμεν καὶ ὀϊζὺν.
νωλεμέως, αὐτὸς δὲ πάλιν τρέπεν ὄσσε φαεινώ,
νόσφιν ἐφ' ἱπποπόλων θρηκῶν καθορώμενος αἶαν
μυσῶν τ' ἀγχεμάχων, καὶ ἀγαυῶν ἱππημολγῶν.
γλακτοφάγων ἀβίων τε, δικαιοτάτων ἀνθρώπων.
ἐς τροίην δ' οὐ πάμπαν ἔτι τρέπεν ὄσσε φαεινώ.
οὐ γὰρ ὅγ' ἀθανάτων τίν' ἐέλπετο, ὃν κατὰ θυμὸν
ἐλθόντ' ἢ τρώεσσιν ἀρηγέμεν ἢ δαναοῖσιν.
οὐδ' ἀλαοσκοπιὴν εἶχε κρείων ἐνοσίχθων.
καὶ γὰρ ὁ θαυμάζων ἧστο, πόλεμόν τε μάχην τε,
ὑψοῦ ἐπ' ἀκροτάτης κορυφῆς σάμου ὑληέσσης
θρηικίης. ἔνθεν γὰρ ἐφαίνετο πᾶσα μὲν ἴδη.
φαίνετο δὲ πριάμοιο πόλις καὶ νῆες ἀχαιῶν.
ἔνθ' ἄρ ὅγ' ἐξ ἁλὸς ἕζετ' ἰὼν, ἐλέαιρε δ' ἀχαιοὺς
τρωσὶν δαμναμένους, διὶ δὲ κρατερῶς ἐνεμέσσα.
αὐτίκα δ' ἐξ ὄρεος κατεβήσατο παιπαλόεντος,
κραιπνὰ ποσὶ προβιβὰς, τρέμε δ' οὔρεα μακρὰ καὶ ὕλη,
ποσσὶν ὑπ' ἀθανάτοισι ποσειδάωνος ἰόντος.
τρὶς μὲν ὀρέξατ' ἰὼν. τὸ δὲ τέτρατον, ἵκετο τέκμωρ
αἰγὰς, ἔνθα δέ οἱ κλυτὰ δώματα βένθεσι λίμνης
χρύσεα μαρμαίροντα τετεύχαται ἄφθιτα αἰεί.

ὡς δ' ὅτε ποιμὴν ῥεῖα φέρει πόκον ἄρσενος οἰὸς
χειρὶ λαβὼν ἑτέρῃ, ὀλίγον δέ μιν ἄχθος ἐπείγει·
ὣς Ἕκτωρ ἰθὺς σανίδων φέρε λᾶαν ἀείρας,
αἵ ῥα πύλας εἴρυτο πύκα στιβαρῶς ἀραρυίας,
δικλίδας ὑψηλάς, δοιοὶ δ' ἔντοσθεν ὀχῆες
εἶχον ἐπημοιβοί, μία δὲ κληῒς ἐπαρήρει.
στῆ δὲ μάλ' ἐγγὺς ἰὼν καὶ ἐρεισάμενος βάλε μέσας
εὖ διαβάς, ἵνα μή οἱ ἀφαυρότερον βέλος εἴη.
ῥῆξε δ' ἀπ' ἀμφοτέρους θαιρούς, πέσε δὲ λίθος εἴσω
βριθοσύνῃ, μέγα δ' ἀμφὶ πύλαι μύκον, οὐδ' ἄρ' ὀχῆες
ἐσχεθέτην, σανίδες δὲ διέτμαγεν ἄλλυδις ἄλλη,
λᾶος ὑπαὶ ῥιπῆς, ὃ δ' ἄρ' ἔσθορε φαίδιμος Ἕκτωρ,
νυκτὶ θοῇ ἀτάλαντος ὑπώπια, λάμπε δὲ χαλκῷ
σμερδαλέῳ, τὸν ἕεστο περὶ χροΐ, δοιὰ δὲ χερσὶ
δοῦρ' ἔχεν, οὐκ ἄν τίς μιν ἐρυκάκοι ἀντιβολήσας
νόσφι θεῶν, ὅτ' ἐσᾶλτο πύλας, πυρὶ δ' ὄσσε δεδήει.
κέκλετο δὲ Τρώεσσιν ἑλιξάμενος καθ' ὅμιλον,
τεῖχος ὑπερβαίνειν, τοὶ δ' ὀτρύνοντι πίθοντο.
αὐτίκα δ' οἱ μὲν τεῖχος ὑπέρβασαν, οἱ δὲ, κατ' αὐτὰς
ποιητὰς ἐσέχυντο πύλας, Δαναοὶ δ' ἐφόβηθεν,
νῆας ἀνὰ γλαφυράς, ὅμαδος δ' ἀλίαστος ἐτύχθη.

## ΥΠΟΘΕΣΙΣ ΤΗΣ. Ν. ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

* Ὀσειδῶν νικωμένους ἐλεῶν τοὺς Ἕλληνας, ὁμοιοῦται κάλχαντι, καὶ ἀμφοτέρους τοὺς αἴαντας παρορμᾷ, ἔπειτα δὲ καὶ τοὺς ἄλλους, μετὰ ταῦτα Ἰδομενεὺς ἀριστεύει, καὶ ἀναιρεῖ ὀθρυονέα, καί τινας ἄλλους, πολλοὶ δὲ αὐτῷ ἀντεροῦντες, τιτρώσκονται δὲ Δηΐφοβος, καὶ Ἕλενος, τοὺς δὲ ὑπηκόους συναγαγών, Ἕκτωρ ἐπάγει τοῖς πολεμίοις, καὶ μεγάλως ἀμφοτέρωθεν ἀναιροῦνται.

τείχεος ἂψ ὤσασθαι, ἐπεὶ τὰ πρῶτα πέλασθεν.
ἀλλ' ὥς τ' ἀμφ' οὔροισι δύ' ἀνέρε δηιάασθον
μέτρ' ἐν χερσὶν ἔχοντε ἐπιξύνῳ ἐν ἀρούρῃ,
ὥτ' ὀλίγῳ ἐνὶ χώρῳ ἐρίζητον περὶ ἴσης,
ὣς ἄρα τούς, διέεργον ἐπάλξιες, οἳ δ' ὑπὲρ αὐτέων
δήιουν ἀλλήλων ἀμφὶ στήθεσσι βοείας.
ἀσπίδας εὐκύκλους, λαισήϊά τε πτερόεντα.
πολλοὶ δ' οὐτάζοντο κατὰ χρόα νηλέϊ χαλκῷ.
ἠμὲν ὅτῳ στρεφθέντι μετάφρενα γυμνωθείη
μαρναμένων, πολλοὶ δὲ διαμπερὲς ἀσπίδος αὐτῆς.
πάντῃ δὴ πύργοι καὶ ἐπάλξιες, αἵματι φωτῶν
ἐρράδατ' ἀμφοτέρωθεν ἀπὸ Τρώων καὶ ἀχαιῶν.
ἀλλ' οὐ δ' ὥς ἐδύναντο φόβον ποιῆσαι ἀχαιῶν.
ἀλλ' ἔχον ὥς τε τάλαντα γυνὴ χερνῆτις ἀληθής.
ἥ τε σταθμὸν ἔχουσα καὶ εἴριον ἀμφὶς ἀνέλκει.
ἰσάζουσ' ἵνα παισὶν ἀεικέα μισθὸν ἄρηται.
ὣς μὲν τῶν ἐπὶ ἶσα μάχη τέτατο, πόλεμός τε.
πρίν γ' ὅτε δὴ Ζεὺς κῦδος ὑπέρτερον Ἕκτορι δῶκε
Πριαμίδῃ, ὃς πρῶτος ἐσήλατο τεῖχος ἀχαιῶν.
ἤϋσεν δὲ διαπρύσιον Τρώεσσι γεγωνώς.
ὄρνυσθ' ἱππόδαμοι Τρῶες, ῥήγνυσθε δὲ τεῖχος
ἀργείων καὶ νηυσὶν ἐνίετε θεσπιδαὲς πῦρ.
Ὣς φάτ' ἐποτρύνων. οἳ δ' οὔασι πάντες ἄκουον
ἴθυσαν δ' ἐπὶ τεῖχος ἀολλέες, οἳ μὲν ἔπειτα
κροσσάων ἐπέβαινον ἀκαχμένα δούρατ' ἔχοντες.
Ἕκτωρ δ' ἁρπάξας λᾶαν φέρεν ὅς ῥα πυλάων
ἑστήκει πρόσθεν πρυμνὸς παχύς, αὐτὰρ ὕπερθεν,
ὀξὺς ἔην, τὸν δ' οὔ κε δύ' ἀνέρε δήμου ἀρίστω
ῥηϊδίως ἐπ' ἄμαξαν ἀπ' οὔδεος ὀχλίσσειαν,
οἷοι νῦν βροτοί εἰσ', ὁ δέ μιν ῥέα πάλλε καὶ οἶος.
τόν οἱ ἐλαφρὸν ἔθηκε Κρόνου πάϊς ἀγκυλομήτεω.

ἦ ῥ' ἴδε γυμνωθέντα βραχίονα, παῦσε δὲ χάρμης·
ἂψ δ' ἀπὸ τείχεος ἆλτο λαθὼν, ἵνα μήτις ἀχαιῶν
βλήμενον ἀθρήσειε καὶ εὐχετόωτ' ἐπέεσσι.
σαρπήδοντι δ' ἄχος γένετο, γλαύκου ἀπιόντος.
αὐτίκ' ἐπεί τ' ἐνόησεν· ὅμως δ' οὐ λήθετο χάρμης.
ἀλλ' ὅγε θεστορίδην ἀλκμάονα δουρὶ τυχήσας.
νύξ', ἐκ δ' ἔσπασεν ἔγχος. ὁ δ' ἑσπόμενος πέσε δουρὶ
πρηνὴς, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ.
σαρπηδὼν δ' ἄρ' ἔπαλξιν ἑλὼν χερσὶν στιβαρῇσιν.
ἕλχ', ἡ δ' ἕσπετο πᾶσα διαμπερὲς, αὐτὰρ ὕπερθεν
τεῖχος ἐγυμνώθη, πολέεσσι δὲ θῆκε κέλευθον.
τὸν δ' αἴας καὶ τεῦκρος ὁμαρτήσανθ'. ὁ μὲν ἰῷ
βεβλήκει τελαμῶνα περὶ στήθεσφι φαεινὸν
ἀσπίδος ἀμφιβρότης, ἀλλὰ ζεὺς κῆρας ἄμυνε
παιδὸς ἑοῦ, μὴ νηυσὶν ἐπὶ πρύμνῃσι δαμείη.
αἴας δ' ἀσπίδα νύξεν ἐπάλμενος οὐδὲ διαπρὸ
ἤλυθεν ἐγχείη, στυφέλιξε δέ μιν μεμαῶτα.
χώρησεν δ' ἄρα τυτθὸν ἐπάλξιος, οὐδ' ὅγε πάμπαν
χάζετ', ἐπεί οἱ θυμὸς ἐέλπετο κῦδος ἀρέσθαι.
κέκλετο δ' ἀντιθέοισιν ἑλιξάμενος λυκίοισιν.
ὦ λύκιοι, τί τ' ἄρ' ὧδε μεθίετε θούριδος ἀλκῆς.
ἀργαλέον δέ μοι ἐστὶ καὶ ἰφθίμῳ περ ἐόντι.
μούνῳ ῥηξαμένῳ θέσθαι παρὰ νηυσὶ κέλευθον.
" ἀλλ' ἐφομαρτεῖτον, πλεόνων δέ τοι ἔργον ἄμεινον.
Ὣς ἔφαθ', οἱ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν,
μᾶλλον ἐπέβρισαν βουληφόρον ἀμφὶ ἄνακτα.
ἀργεῖοι δ' ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας.
τείχεος ἔντοσθεν, μέγα δέ σφισι φαίνετο ἔργον.
οὔτε γὰρ ἴφθιμοι λύκιοι δαναῶν ἐδύναντο
τεῖχος ῥηξάμενοι θέσθαι παρὰ νηυσὶ κέλευθον.
οὔτε ποτ' αἰχμηταὶ δαναοὶ λυκίους ἐδύναντο

ἤδη, ἐπεὶ τάχα κεῖθι τετεύξεται αἰπὺς ὄλεθρος.
ὧδε γὰρ ἔβρισαν λυκίων ἀγοὶ, οἳ τὸ πάρος περ
ζαχρηεῖς τελέθουσι κατὰ κρατερὰς ὑσμίνας.
εἰ δὲ καὶ ἔνθάδε περ πόλεμος καὶ νεῖκος ὄρωρεν
ἀλλάπερ οἶος ἴτω τελαμώνιος ἄλκιμος αἴας.
καί οἱ τεῦκρος ἅμ' ἑπέσθω τόξων εὖ εἰδώς.
Ὣς ἔφαθ', οὐδ' ἀπίθησε μέγας τελαμώνιος αἴας.
αὐτίκ' ὀϊλιάδην ἔπεα πτερόεντα προσηύδα.
αἶαν, σφῶϊ μὲν αὖθι σὺ καὶ ὁ κρατερὸς λυκομήδης,
ἑσταότες δαναοὺς ὀτρύνετον ἶφι μάχεσθαι.
αὐτὰρ ἐγὼ κεῖσ' εἶμι καὶ ἀντιόω πολέμοιο.
αἶψα δ' ἐλεύσομαι αὖτις ἐπὴν εὖ τοῖς ἐπαμύνω.
Ὣς ἄρα φωνήσας ἀπέβη τελαμώνιος αἴας,
καί οἱ τεῦκρος ἅμ' ᾔε κασίγνητος καὶ ὄπατρος
τοῖς δ' ἅμα πανδίων τεύκρου φέρε καμπύλα τόξα,
εὖτε μενεσθῆος μεγαθύμου πύργον ἵκοντο.
τείχεος ἐντὸς ἰόντες, ἐπειγομένοισι δ' ἵκοντο.
οἱ δ' ἐπ' ἐπάλξεις βαῖνον ἐρεμνῇ λαίλαπι ἶσοι
ἴφθιμοι λυκίων ἡγήτορες ἠδὲ μέδοντες.
σὺν δ' ἐβάλοντο μάχεσθαι ἐναντίον, ὦρτο δ' ἀϋτή.
αἴας δὲ πρῶτος τελαμώνιος ἄνδρα κατέκτα,
σαρπήδοντος ἑταῖρον ἐπικλῆα μεγάθυμον
μαρμάρῳ ὀκρυόεντι βαλὼν, ὅρα τείχεος ἐντὸς,
κεῖτο μέγας παρ' ἔπαλξιν ὑπέρτατος, οὐδέ κε μιν ῥέα
χερσὶν ἐπ' ἀμφοτέρῃς ἔχοι ἀνὴρ οὐδὲ μάλ' ἡβῶν.
οἷοι νῦν βροτοί εἰσ', ὁ δ' ἄρ ὑψόθεν ἔμβαλ' ἀείρας.
θλάσσε δὲ τετράφαλον κυνέην, σὺν δ' ὀστέ' ἄραξε.
πάντ' ἄμυδις κεφαλῆς, ὁ δ' ἄρ ἀρνευτῆρι ἐοικὼς.
κάππεσ' ἀφ' ὑψηλοῦ πύργου, λίπε δ' ὀστέα θυμός.
τεῦκρος δὲ γλαῦκον κρατερὸν παῖδ' ἱππολόχοιο,
ἰῷ ἐπεσσύμενον βάλε τείχεος ὑψηλοῖο.

μυρίαι, ἃς οὐκ ἔστι φυγεῖν βροτὸν οὐδ' ὑπαλύξαι,
ἴομεν, ἠέ τῳ κῦδος ὀρέξομεν, ἠέ τις ἡμῖν.
Ὣς ἔφατ', οὐδὲ γλαῦκος ἀπετράπετ' οὐδ' ἀπίθησε.
τὼ δ' ἰθὺς βήτην λυκίων μέγα ἔθνος ἄγοντε.
τοὺς δὲ ἰδὼν, ῥίγησ' υἱὸς πετεῶο μενεσθεύς.
τοῦ γὰρ δὴ πρὸς πύργον ἴσαν κακότητα φέροντες.
πάπτηνεν δ' ἀνὰ πύργον ἀχαιῶν, εἴ τιν' ἴδοιτο
ἡγεμόνων, ὅς τίς οἱ ἀρὴν ἑτάροισιν ἀμύναι.
ἐς δ' ἐνόησ' αἴαντε δύω πολέμου ἀκορύτω
ἑσταότας, τεῦκρόν τε νέον κλισίηθεν ἰόντα
ἐγγύθεν. ἀλλ' οὔπως οἱ ἔην βώσαντι γεγωνεῖν.
τόσσος γὰρ κτύπος ἦεν, ἀϋτὴ δ' οὐρανὸν ἷκε.
βαλλομένων σακέων τε καὶ ἱπποκόμων τρυφαλειῶν,
καὶ πυλέων. πᾶσαι γὰρ ἐπώχατο, τοὶ δὲ κατ' αὐτὰς
ἱστάμενοι πειρῶντο βίῃ ῥήξαντες ἐσελθεῖν.
αἶψα δ' ἐπ' αἴαντα προΐει κήρυκα θοώτην.
ἔρχεο δῖε θοῶτα, θέων αἴαντε κάλεσσον,
ἀμφοτέρω μὲν μᾶλλον, ὃ γάρ κ' ὄχ' ἄριστον ἁπάντων
εἴη, ἐπεὶ τάχα τῇδε τετεύξεται αἰπὺς ὄλεθρος.
ὧδε γὰρ ἔβρισαν λυκίων ἀγοί, οἳ τὸ πάρος περ
ζαχρηεῖς, τελέθουσι κατὰ κρατερὰς ὑσμίνας.
εἰ δέ σφι καὶ κεῖθι πόνος καὶ νεῖκος ὄρωρεν.
ἀλλά περ οἶος ἴτω τελαμώνιος ἄλκιμος αἴας
καὶ οἱ τεῦκρος ἅμ' ἑσπέσθω τόξων εὖ εἰδώς.
Ὣς ἔφατ', οὐδ' ἄρα οἱ κῆρυξ ἀπίθησεν ἀκούσας.
βῆ δὲ θέειν παρὰ τεῖχος ἀχαιῶν χαλκοχιτώνων.
στῆ δὲ παρ' αἰάντεσσι κιών, εἶθαρ δὲ προσηύδα.
Αἴαντ' ἀργείων ἡγήτορε χαλκοχιτώνων.
ἠνώγει πετεῶο διοτρεφέος φίλος υἱός.
κεῖσ' ἴμεν, ὄφρα πόνοιο μίνυνθά περ ἀντιάσητον
ἀμφοτέρω μὲν μᾶλλον. ὃ γάρ κ' ὄχ' ἄριστον ἁπάντων

ἤλασεν ἔντοσθε δὲ βοείας ῥάψε θαμειάς.
χρυσείοις ῥάβδοισι διηνεκέσι περὶ κύκλον.
τὴν ἄρ᾽ ὅγε πρόσθε σχόμενος, δύο δοῦρε τινάσσων,
βῆ ῥ᾽ ἴμεν ὥς τε λέων ὀρεσίτροφος, ὅς τ᾽ ἐπιδευὴς
δηρὸν ἔῃ κρειῶν, κέλεται δέ ἑ θυμὸς ἀγήνωρ,
μήλων πειρήσοντα, καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν.
εἴπερ γάρ χ᾽ εὕρησι παρ᾽ αὐτόφι βώτορας ἄνδρας
σὺν κυσὶ καὶ δούρεσσι φυλάσσοντας περὶ μῆλα,
οὔ ῥά τ᾽ ἀπείρητος μέμονε σταθμοῖο δίεσθαι.
ἀλλ᾽ ὅγ᾽ ἄρ᾽ ἢ ἥρπαξε μετάλμενος ἠὲ καὶ αὐτὸς
ἔβλητ᾽ ἐν πρώτοισι θοῆς ἀπὸ χειρὸς ἄκοντι,
ὥς ῥα τότ᾽ ἀντίθεον Σαρπηδόνα θυμὸς ἀνῆκε
τεῖχος ἐπαΐξαι, διά τε ῥήξασθαι ἐπάλξεις.
αὐτίκα δὲ, Γλαῦκον προσέφη παῖδ᾽ Ἱππολόχοιο.
Γλαῦκε, τίη δὴ νῶι τετιμήμεσθα μάλιστα,
ἕδρῃ τε, κρέασίν τε, ἰδὲ πλείοις δεπάεσσιν
ἐν Λυκίῃ· πάντες δὲ θεοὺς ὣς εἰσορόωσι.
καὶ τέμενος νεμόμεσθα μέγα Ξάνθοιο παρ᾽ ὄχθας,
καλὸν φυταλιῆς, καὶ ἀρούρης πυροφόροιο.
τῷ νῦν χρὴ Λυκίοισι μετὰ πρώτοισιν ἐόντας,
ἑστάμεν, ἠδὲ μάχης καυστειρῆς ἀντιβολῆσαι,
ὄφρα τις ὧδ᾽ εἴπῃ Λυκίων πύκα θωρηκτάων.
οὐ μὰν ἀκλεέες Λυκίην κατακοιρανέουσιν
ἡμέτεροι βασιλῆες, ἔδουσί τε πίονα μῆλα.
οἶνον δ᾽ ἔξαιτον μελιηδέα, ἀλλ᾽ ἄρα καὶ ἲς
ἐσθλή, ἐπεὶ Λυκίοισι μετὰ πρώτοισι μάχονται.
ὦ πέπον, εἰ μὲν γὰρ πόλεμον περὶ τόνδε φυγόντε,
αἰεὶ δὴ μέλλοιμεν ἀγήρῳ τ᾽ ἀθανάτῳ τε
ἔσσεσθαι, οὔτέ κεν αὐτὸς ἐνὶ πρώτοισι μαχοίμην,
οὔτέ κε σὲ στέλλοιμι μάχην ἐς κυδιάνειραν.
νῦν δ᾽ ἔμπης γὰρ κῆρες ἐφεστᾶσι θανάτοιο

ἀμφοτέρω δ' αἴαντε κελευτιόωντ' ἐπὶ πύργων
πάντοσε φοιτήτην, μένος ὀρύνοντες ἀχαιῶν.
ἄλλον μειλιχίοις, ἄλλον στερεοῖς ἐπέεσσι
νείκεον, ὅν τινα πάγχυ μάχης μεθιέντα ἴδοιεν.
ὦ φίλοι ἀργείων, ὅς τ' ἔξοχος, ὅς τε μεσήεις,
ὅς τε χερειότερος ἐπεὶ οὔπω πάντες ὁμοῖοι
ἀνέρες ἐν πολέμῳ, νῦν ἔπλετο ἔργον ἅπασι.
καὶ δ' αὐτοὶ τόδε που γινώσκετε, μήτις ὀπίσσω
τετράφθω ποτὶ νῆας ὁμοκλητῆρος ἀκούων.
ἀλλὰ πρόσω ἵεσθε, καὶ ἀλλήλοισι κέλεσθε,
αἴ κεν ζεὺς δώησιν ὀλύμπιος ἀστεροπητής.
νεῖκος ἀπωσαμένους δηΐους προτὶ ἄστυ δίεσθαι.
ὣς τώ γε προβοῶντε, μάχην ὤτρυνον ἀχαιῶν.
τῶν δ' ὥς τε νιφάδες χιόνος πίπτωσι θαμειαὶ
ἤματι χειμερίῳ, ὅτε τ' ὤρετο μητίετα ζεὺς
νιφέμεν ἀνθρώποισι πιφαυσκόμενος τὰ ἃ κῆλα,
κοιμήσας δ' ἀνέμους χέει ἔμπεδον ὄφρα καλύψῃ,
ὑψηλῶν ὀρέων κορυφὰς· καὶ πρώονας ἄκρους,
καὶ πεδία λωτοῦντα, καὶ ἀνδρῶν πίονα ἔργα,
καί τ' ἐφ' ἁλὸς πολιῆς κέχυται λιμέσι τε καὶ ἀκταῖς,
κῦμα δέ μιν πρὸς πλάζον ἐρύκεται, ἄλλα τε πάντα
εἴλυται καθ' ὕπερθ' ὅτ' ἐπιβρίσῃ διὸς ὄμβρος,
ὣς τῶν ἀμφοτέρωσε λίθοι πωτῶντο θαμειαί.
αἱ μὲν ἄρ ἐς τρῶας, αἱ δ' ἐκ τρώων ἐς ἀχαιοὺς
βαλλομένων, τὸ δὲ τεῖχος ὕπερ πᾶν δοῦπος ὀρώρει,
οὐδ' ἄν πω τότε γε τρῶες καὶ φαίδιμος ἕκτωρ,
τείχεος ἐῤῥήξαντο πύλας καὶ μακρὸν ὀχῆα,
εἰ μὴ ἄρ υἱὸν ἑὸν σαρπηδόνα μητίετα ζεύς,
ὦρσεν ἐπ' ἀργείοισι λέονθ' ὡς βουσὶν ἕλιξιν.
αὐτίκα δ' ἀσπίδα μὲν πρόσθ' ἔσχετο πάντοσ' ἴσην,
καλὴν χαλκείην ἐξήλατον, ἣν ἄρα χαλκεὺς

ἐξ ἄρα δή τοι ἔπειτα θεοὶ φρένας ὤλεσαν αὐτοί.
ὃς κέλεαι Ζηνὸς μὲν ἐριγδούποιο λαθέσθαι
βουλέων, ἅς τέ μοι αὐτὸς ὑπέσχετο καὶ κατένευσε.
τύνη δ' οἰωνοῖσι τανυπτερύγεσσι κελεύεις
πείθεσθαι, τῶν οὔτι μετατρέπομ' οὐδ' ἀλεγίζω,
εἴτ' ἐπὶ δεξί' ἴωσι πρὸς ἠῶ τ' ἠέλιόν τε
εἴτ' ἐπ' ἀριστερὰ, τοί γε ποτὶ ζόφον ἠερόεντα.
ἡμεῖς δὲ μεγάλοιο Διὸς πειθώμεθα βουλῇ,
ὃς πᾶσι θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει.
εἷς οἰωνὸς ἄριστος ἀμύνεσθαι περὶ πάτρης.
τίπτε σὺ δείδοικας πόλεμον καὶ δηϊοτῆτα.
εἴπερ γάρ τ' ἄλλοι γε περικτεινώμεθα πάντες
νηυσὶν ἐπ' Ἀργείων, σοὶ δ' οὐ δέος ἔστ' ἀπολέσθαι.
οὐ γάρ τοι κραδίη μενεδήϊος, οὐδὲ μαχήμων.
εἰ δὲ σὺ δηϊοτῆτος ἀφέξεαι, ἠέ τιν' ἄλλον
παρφάμενος ἐπέεσσιν ἀποτρέψεις πολέμοιο,
αὐτίκ' ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσεις.
Ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δ' ἅμ' ἕποντο
ἠχῇ θεσπεσίῃ, ἐπὶ δὲ Ζεὺς τερπικέραυνος
ὦρσεν ἀπ' Ἰδαίων ὀρέων ἀνέμοιο θύελλαν,
ἥ ῥ' ἰθὺς νηῶν κονίην φέρεν. αὐτὰρ Ἀχαιῶν
θέλγε νόον· Τρωσὶ δὲ καὶ Ἕκτορι κῦδος ὄπαζε.
τοῦ περ δὴ τεράεσσι πεποιθότες, ἠδὲ βίηφι
ῥήγνυσθαι μέγα τεῖχος Ἀχαιῶν πειρήτιζον.
κρόσσας μὲν πύργων ἔρυον, καὶ ἔρειπον ἐπάλξεις,
στήλας τε προβλῆτας ἐμόχλεον· ἃς ἄρ' Ἀχαιοὶ
πρώτας ἐν γαίῃ θέσαν ἔμμεναι ἔχματα πύργων,
τὰς οἵ γ' αὖ ἔρυον, ἔλποντο δὲ τεῖχος Ἀχαιῶν
ῥήξειν. οὐδέ νύ πω Δαναοὶ χάζοντο κελεύθου.
ἀλλ' οἵ γε ῥινοῖσι βοῶν φράξαντες ἐπάλξεις
βάλλον ἀπ' αὐτάων δηΐους ὑπὸ τεῖχος ἰόντας.

Ὣς ἔφατ', οὐδὲ διὸς πεῖθεν φρένα ταῦτ' ἀγορεύων.
ἕκτορι γάρ οἱ, θυμὸς ἐβούλετο κῦδος ὀρέξαι.
ἄλλοι δ' ἀμφ' ἄλλῃσι μάχην ἐμάχοντο πύλῃσιν.
ἀργαλέον δέ με ταῦτα θεὸν ὣς πάντ' ἀγορεῦσαι.
πάντῃ γὰρ περὶ τεῖχος ὀρώρει θεσπιδαὲς πῦρ
λάϊνον. ἀργεῖοι δὲ καὶ ἀχνύμενοί περ ἀνάγκῃ,
νηῶν ἠμύνοντο. θεοὶ δ' ἀκαχήατο θυμὸν
πάντες, ὅσοι δαναοῖσι μάχης ἐπιτάῤῥοθοι ἦσαν.
σὺν δ' ἔβαλον λαπίθαι πόλεμον καὶ δηϊοτῆτα.
ἔνθ' αὖ πειριθόου υἱὸς κρατερὸς πολυποίτης,
δουρὶ βάλεν δάμασον κυνέης διὰ χαλκοπαρήου.
οὐδ' ἄρα χαλκείη κόρυς ἔσχεθεν. ἀλλὰ διὰ πρὸ
αἰχμὴ χαλκείη ῥῆξ' ὀστέον. ἐγκέφαλος δὲ
ἔνδον ἅπας πεπάλακτο, δάμασσε δέ μιν μεμαῶτα.
αὐτὰρ ἔπειτα πύλωνα καὶ ὄρμενον ἐξενάριξεν
υἱὸν δ' ἀντιμάχοιο. λεοντεὺς ὄζος ἄρηος,
ἱππόμαχον βάλε δουρὶ κατὰ ζωστῆρα τυχήσας.
αὖτις δ' ἐκ κολεοῖο ἐρυσάμενος ξίφος ὀξὺ,
ἀντιφάτην μὲν πρῶτον ἐπαΐξας δι' ὁμίλου,
πλῆξ' αὐτοσχεδίην. ὁ δ' ἄρ, ὕπτιος οὔδει ἐρείσθη.
αὐτὰρ ἔπειτα μένωνα καὶ ἰαμενὸν καὶ ὀρέστην,
πάντας ἐπασσυτέρους πέλασεν χθονὶ πουλυβοτείρῃ.
ὄφρ' οἱ τοὺς ἐνάριζον ἀπ' ἔντεα μαρμαίροντα,
τόφρ' οἱ πουλυδάμαντι καὶ ἕκτορι κοῦροι ἕποντο,
οἱ πλεῖστοι καὶ ἄριστοι ἔσαν. μέμασαν δὲ μάλιστα
τεῖχός τε ῥῆξαι, καὶ ἐνιπρῆσαι πυρὶ νῆας.
οἵ ῥ' ἔτι μερμήριζον ἐφεσταότες παρὰ τάφρῳ.
ὄρνις γάρ σφιν ἐπῆλθε περησέμεναι μεμαῶσιν,
αἰετὸς ὑψιπέτης ἐπ' ἀριστερὰ λαὸν ἐέργων,
φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρον,

τρῶας, ἀτὰρ δαναῶν γένετ' ἰαχή τε φόβος τε.
ἐκ δὲ τώ, ἀΐξαντε πυλάων πρόσθε μαχέσθην,
ἀγροτέροισι σύεσσιν ἐοικότε. τώτ' ἐν ὄρεσσιν,
ἀνδρῶν ἠδὲ κυνῶν δέχαται κολοσυρτὸν ἰόντα,
δοχμώ τ' ἀΐσσοντε περὶ σφίσιν, ἄγνυτον ὕλην
πρυμνὴν ἐκτάμνοντε, ὑπαὶ δέ τε κόμπος ὀδόντων
γίνεται εἰσόκε τις βαλὼν ἐκ θυμὸν ἕληται.
ὣς τῶν κόμπει χαλκὸς ἐπὶ στήθεσφι φαεινός.
ἄντην βαλλομένων, μάλα γὰρ κρατερῶς ἐμάχοντο.
λαοῖσι καθύπερθε πεποιθότε, ἠδὲ βίηφι.
οἱ δ' ἄρα χερμαδίοισιν ἐϋδμήτων ἀπὸ πύργων,
βάλλον ἀμυνόμενοι σφῶν τ' αὐτῶν καὶ κλισιάων,
νηῶν τ' ὠκυπόρων, νιφάδες δ' ὡς πῖπτον ἔραζε,
ἅς τ' ἄνεμος ζαὴς νέφεα σκιόεντα δονήσας,
ταρφειὰς κατέχευεν ἐπὶ χθονὶ πουλυβοτείρῃ,
ὣς τῶν ἐκ χειρῶν βέλε' ἔῤῥεον ἠ μὲν ἀχαιῶν,
ἠδὲ καὶ ἐκ τρώων. κόρυθες δ' ἀμφ' αὖον ἀΰτευν
βαλλόμεναι μυλάκεσσι, καὶ ἀσπίδες ὀμφαλόεσσαι.
δή ῥα τότ' ᾤμωξέν τε, καὶ ὣ πεπλήγετο μηρώ,
ἄσιος ὑρτακίδης, καὶ ἀλαστήσας ἔπος ηὔδα.
Ζεῦ πάτερ ἦ ῥά νυ καὶ σὺ φιλοψευδὴς ἐτέτυξο
πάγχυ μάλ', οὐ γὰρ ἐγώ γ' ἐφάμην ἥρωας ἀχαιοὺς
σχήσειν ἡμέτερόν γε μένος καὶ χεῖρας ἀάπτους.
οἱ δ' ὥς τε σφῆκες μέσον αἰόλοι ἠδὲ μέλισσαι,
οἰκία ποιήσωνται ὁδῷ ἔπι παιπαλοέσσῃ,
οὐδ' ἀπολείπουσι κοῖλον δόμον, ἀλλὰ μένοντες,
ἄνδρας θηρητῆρας ἀμύνονται περὶ τέκνων,
ὣς οἵ γ' οὐκ ἐθέλουσι πυλάων καὶ δύ' ἐόντε
χάσσασθαι, πρίν γ' ἠὲ κατακτάμεν', ἠὲ ἁλῶναι.

Ὣς ἔφατ'

ἵπποισιν καὶ ὄχεσφιν ἀγαλλόμενος παρὰ νηῶν,
ἂψ ἀπονοστήσειν ποτὶ ἴλιον ἠνεμόεσσαν.
πρόσθεν γάρ μιν μοῖρα δυσώνυμος ἀμφικάλυψεν.
ἔγχει ἰδομενῆος ἀγαυοῦ δευκαλίδαο.
εἴσατο γὰρ νηῶν ἐπ' ἀριστερὰ τῇπερ ἀχαιοὶ
ἐκ πεδίου νίσοντο σὺν ἵπποισι καὶ ὄχεσφιν.
τῇ ῥ' ἵππους τε καὶ ἅρμα διήλασεν. οὐδὲ πύλῃσιν
εὗρ' ἐπικεκλιμένας σανίδας καὶ μακρὸν ὀχῆα.
ἀλλ' ἀναπεπταμένας ἔχον ἀνέρες εἴ τιν' ἑταῖρον
ἐκ πολέμου φεύγοντα σαώσειαν μετὰ νῆας.
τῇ ῥ' ἰθὺς φρονέων ἵππους ἔχε, τοὶ δ' ἅμ' ἕποντο
ὀξέα κεκληγότες. ἔφαντο γὰρ οὐκέτ' ἀχαιοὺς
σχήσεσθ'. ἀλλ' ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι
νήπιοι· ἐν δὲ πύλῃσι δύ' ἀνέρας εὗρον ἀρίστους,
υἷας ὑπερθύμους λαπιθάων αἰχμητάων.
τὸν μὲν πειριθόου υἷα κρατερὸν πολυποίτην.
τὸν δὲ λεοντῆα βροτολοιγῷ ἶσον ἄρηϊ.
τὼ μὲν ἄρα προπάροιθε πυλάων ὑψηλάων
ἕστασαν. ὡς ὅτε τε δρύες οὔρεσιν ὑψικάρηνοι.
αἵ τ' ἄνεμον μίμνουσι καὶ ὑετὸν ἤματα πάντα,
ῥίζῃσιν μεγάλῃσι διηνεκέεσσ' ἀραρυῖαι,
ὣς ἄρα τὼ χείρεσσι πεποιθότες ἠδὲ βίηφι.
μίμνον ἐπερχόμενον μέγαν ἄσιον οὐδ' ἐφέβοντο.
οἳ δ' ἰθὺς πρὸς τεῖχος ἐΰδμητον βόας αὔας
ὑψόσ' ἀνασχόμενοι, ἔκιον μεγάλῳ ἀλαλητῷ,
ἄσιον· ἀμφὶ ἄνακτα καὶ ἰαμενὸν καὶ ὀρέστην,
ἀσιάδην τ' ἀκάμαντα, θόωνά τε, οἰνόμαόν τε.
οἳ δ' ἤτοι ἕως μὲν ἐϋκνήμιδας ἀχαιοὺς
ὄρνυον, ἔνδον ἐόντες ἀμύνεσθαι περὶ νηῶν.
αὐτὰρ ἐπεὶ δὴ τεῖχος ἐπεσσυμένους ἐνόησαν

ἡνιόχῳ μὲν ἔπειτα ἑῷ ἐπέτελλεν ἕκαστος,
ἵππους εὖ κατὰ κόσμον ἐρυκέμεν αὖθ' ἐπὶ τάφρῳ.
οἱ δὲ διαστάντες σφέας αὐτοὺς ἀρτύναντες,
πένταχα κοσμηθέντες, ἅμ' ἡγεμόνεσιν ἕποντο.
οἱ μὲν ἅμ' ἕκτορ' ἴσαν, καὶ ἀμύμονι πουλυδάμαντι
οἳ πλεῖστοι καὶ ἄριστοι ἔσαν. μέμασαν δὲ μάλιστα
τεῖχος ῥηξάμενοι κοίλῃς ἐπὶ νηυσὶ μάχεσθαι.
καί σφιν κεβριόνης τρίτος εἵπετο· πὰρ δ' ἄρ' ὄχεσφιν
ἄλλον κεβριόναο χερείονα κάλλιπεν ἕκτωρ.
τῶν δ' ἑτέρων, πάρις ἦρχε, καὶ ἀλκάθοος καὶ ἀγήνωρ
τῶν δὲ τρίτων, ἕλενος καὶ δηΐφοβος θεοειδής,
υἷε δύω πριάμοιο· τρίτος δ' ἦν ἄσιος ἥρως.
ἄσιος ὑρτακίδης, ὃν ἀρίσβηθεν φέρον ἵπποι,
αἴθωνες μεγάλοι ποταμοῦ ἄπο σελλήεντος.
τῶν δὲ τέταρτον ἦρχεν ἐῢς πάϊς ἀγχίσαο
αἰνείας. ἅμα τῷ δέ γε, δύω ἀντήνορος υἷε
ἀρχέλοχός τ', ἀκάμας τε μάχης εὖ εἰδότε πάσης
σαρπηδὼν δ' ἡγήσατ' ἀγακλειτῶν ἐπικούρων·
πρὸς δ' ἕλετο γλαῦκον, καὶ ἀρήϊον ἀστεροπαῖον.
οἳ γάρ οἱ εἴσαντο διακριδὸν εἶναι ἄριστοι
τῶν ἄλλων, μετά γ' αὐτόν. ὃ δ' ἔπρεπε καὶ διὰ πάντων.
οἱ δ' ἐπεὶ ἀλλήλους ἄραρον τυκτῇσι βόεσσι,
βάν ῥ' ἰθὺς δαναῶν λελιημένοι. οὐδ' ἔτ' ἔφαντο
σχήσεσθ', ἀλλ' ἐν νηυσὶ μελαίνῃσι πεσέεσθαι.
ἔνθ' ἄλλοι τρῶες τηλεκλητοί τ' ἐπίκουροι,
βουλῇ πουλυδάμαντος ἀμωμήτοιο πίθοντο.
ἀλλ' οὐχ ὑρτακίδης ἔθελ' ἄσιος ὄρχαμος ἀνδρῶν
αὖθι λιπεῖν ἵππους τε, καὶ ἡνίοχον θεράποντα.
ἀλλὰ σὺν αὐτοῖσιν πέλασεν νήεσσι θοῇσι
νήπιος. οὐδ' ἄρ' ἔμελλε κακὰς ὑπὸ κῆρας ἀλύξας,

ἵπποισιν

ἠϊόνη, κρημνοὶ γὰρ ἐπηρεφέες περὶ πᾶσαν
ἕστασαν ἀμφοτέρωθεν, ὕπερθεν δὲ σκολόπεσσιν
ὀξέσιν ἠρήρει· τοὺς ἵστασαν υἷες ἀχαιῶν,
πυκνοὺς καὶ μεγάλους, δηΐων ἀνδρῶν ἀλεωρήν.
ἔνθ' οὔ κεν ῥέα ἵππος ἐΰτροχον ἅρμα τιταίνων
ἐσβαίη, πεζοὶ δὲ μενοίνεον εἰ τελέουσι.
δὴ τότε πουλυδάμας θρασὺν ἕκτορα εἶπε παραστάς.
ἕκτορ τ' ἠδ' ἄλλοι τρώων ἀγοὶ, ἠδ' ἐπικούρων,
ἀφραδέως διὰ τάφρον ἐλαύνομεν ὠκέας ἵππους.
ἡ δὲ μάλ' ἀργαλέη περάαν, σκόλοπες γὰρ ἐν αὐτῇ
ὀξέες ἑστᾶσιν, ποτὶ δ' αὐτοὺς τεῖχος ἀχαιῶν,
ἔνθ' οὔπως ἐστὶ καταβήμεναι οὐδὲ μάχεσθαι
ἱππεῦσι, στεῖνος γὰρ ὅθι τρώσεσθαι ὀΐω.
εἰ μὲν γὰρ δὴ πάγχυ κακὰ φρονέων ἀλαπάζει
ζεὺς ὑψιβρεμέτης, τρώεσσι δὲ βούλετ' ἀρήγειν.
ἦτ' ἂν ἔγωγ' ἐθέλοιμι καὶ αὐτίκα τοῦτο γενέσθαι,
νωνύμνους ἀπολέσθαι ἀπ' ἄργεος ἐνθάδ' ἀχαιούς.
εἰ δέ χ' ὑποστρέψωσι, παλίωξις δὲ γένηται
ἐκ νηῶν, καὶ τάφρῳ ἐνιπλήξωμεν ὀρυκτῇ.
οὐκέτ' ἔπειτ' ὀΐω, οὐδ' ἄγγελον ἀπονέεσθαι
ἄψορρον ποτὶ ἄστυ, ἑλιχθέντων ὑπ' ἀχαιῶν.
ἀλλ' ἄγεθ' ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες,
ἵππους μὲν θεράποντες ἐρυκόντων ἐπὶ τάφρῳ,
αὐτοὶ δὲ πρυλέες σὺν τεύχεσι θωρηχθέντες,
ἕκτορι πάντες ἑπώμεθ' ἀολλέες, αὐτὰρ ἀχαιοὶ
οὐ μενέουσ', εἰ δή σφιν ὀλέθρου πείρατ' ἐφῆπται.
Ὡς φάτο πουλυδάμας, ἅδε δ' ἕκτορι μῦθος ἀπήμων.
αὐτίκα δ' ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε.
οὐδὲ μὲν ἄλλοι τρῶες ἐφ' ἵππων ἠγερέθοντο,
ἀλλ' ἀποβάντες ὄρουσαν, ἐπεὶ ἴδον ἕκτορα δῖον.

τῶν πάντων ὁμόσε στόματ' ἔτραπε φοῖβος ἀπόλλων,
ἐννῆμαρ δ' ἐς τεῖχος ἵει ῥόον. ὗε δ' ἄρα ζεὺς
συνεχὲς, ὄφρά κε θᾶσσον ἁλίπλοα τείχεα θείη.
αὐτὸς δ' ἐννοσίγαιος ἔχων χείρεσσι τρίαιναν
ἡγεῖτ'· ἐκ δ' ἄρα πάντα θεμείλια κύμασι πέμπε
φιτρῶν καὶ λάων, τὰ, θέσαν μογέοντες ἀχαιοί.
λεῖα δ' ἐποίησεν παρ' ἀγάρροον ἑλλήσποντον.
αὖτις δ' ἠιόνα μεγάλην ψαμάθοισι κάλυψε.
τεῖχος ἀμαλδύνας· ποταμοὺς δ' ἔτρεψε νέεσθαι
καρρόον· ᾗπερ πρόσθεν ἵεν καλλίρροον ὕδωρ.
ὣς ἄρ' ἔμελλον ὄπισθε ποσειδάων καὶ ἀπόλλων
θησέμεναι· τότε δ' ἀμφὶ μάχη ἐνοπή τε δεδήει
τεῖχος ἐΰδμητον κανάχιζε δὲ δούρατα πύργων
βαλλόμεν', ἀργεῖοι δὲ διὸς μάστιγι δαμέντες,
νηυσὶν ἐπὶ γλαφυρῇσιν ἐελμένοι ἰσχανόωντο,
ἕκτορα δειδιότες κρατερὸν μήστωρα φόβοιο.
αὐτὰρ ὅ γ' ὡς τὸ πρόσθεν ἐμάρνατο ἶσος ἀέλλῃ.
ὡς δ' ὅταν ἔν τε κύνεσσι καὶ ἀνδράσι θηρευτῇσι,
κάπριος ἠὲ λέων στρέφεται σθένεϊ βλεμεαίνων.
οἱ δέ τε πυργηδὸν σφέας αὐτοὺς ἀρτύναντες,
ἀντίοι ἵστανται καὶ ἀκοντίζουσι θαμειὰς
αἰχμὰς ἐκ χειρῶν, τοῦ δ' οὔποτε κυδάλιμον κῆρ
ταρβεῖ, οὐδὲ φοβεῖται, ἀγηνορίη δέ μιν ἔκτα.
ταρφέα τε στρέφεται στίχας ἀνδρῶν πειρητίζων.
ὅππῃ τ' ἰθύσει· τῇ τ' εἴκουσι στίχες ἀνδρῶν.
ὣς ἕκτωρ ἀν' ὅμιλον ἰὼν ἐλίσσεθ' ἑταίρους,
τάφρον ἐποτρύνων διαβαινέμεν· οὐδέ οἱ ἵπποι
τόλμων ὠκύποδες· μάλα δὲ χρεμέτιζον ἐπ' ἄκρῳ
χείλει ἐφεσταότες· ἀπὸ γὰρ δειδίσσετο τάφρος
εὐρεῖ'· οὔτ' ἄρ' ὑπερθορέειν σχεδὸν, οὔτε περῆσαι
ῥηϊδίη.

# ΙΛΙΑΔΟΣ .Μ. ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

μῦ τρώων παλάμῃσι· κατήρειπε τεῖχος ἀχαιῶν.

Ὣς ὁ μὲν ἐν κλισίῃσι μενοιτίου ἄλκιμος υἱὸς
ἰᾶτ' εὐρύπυλον βεβλημένον· οἱ δ' ἐμάχοντο
ἀργεῖοι καὶ τρῶες ὁμιλαδόν· οὐδ' ἄρ' ἔμελλε
τάφρος ἔτι σχήσειν δαναῶν καὶ τεῖχος ὕπερθεν
εὐρύ, τὸ ποιήσαντο νεῶν ὕπερ· ἀμφὶ δὲ τάφρον
ἤλασαν· οὐδὲ θεοῖσι δόσαν κλειτὰς ἑκατόμβας,
ὄφρά σφιν νῆάς τε θοὰς καὶ ληΐδα πολλὴν
ἐντὸς ἔχον ῥύοιτο· θεῶν δ' ἀέκητι τέτυκτο
ἀθανάτων· τὸ καὶ οὔ τι πολὺν χρόνον ἔμπεδον ἦεν.
ὄφρα μὲν ἕκτωρ ζωὸς ἔην καὶ μήνι' ἀχιλλεύς.
καὶ πριάμοιο ἄνακτος ἀπόρθητος πόλις ἔπλε,
τόφρα δὲ καὶ μέγα τεῖχος ἀχαιῶν ἔμπεδον ἦεν.
αὐτὰρ ἐπεὶ κατὰ μὲν τρώων θάνον ὅσοι ἄριστοι,
πολλοὶ δ' ἀργείων οἱ μὲν δάμεν, οἱ δὲ λίποντο,
πέρθετο δὲ πριάμοιο πόλις δεκάτῳ ἐνιαυτῷ,
ἀργεῖοι δ' ἐν νηυσὶ φίλην ἐς πατρίδ' ἔβησαν,
δὴ τότε μητιόωντο ποσειδάων καὶ ἀπόλλων,
τεῖχος ἀμαλδῦναι ποταμῶν μένος εἰσαγαγόντες,
ὅσοι ἀπ' ἰδαίων ὀρέων ἅλαδε προρέουσι,
ῥῆσός θ' ἑπτάπορός τε, κάρησός τε, ῥοδίος τε,
γρήνικός τε, καὶ αἴσηπος, δῖός τε σκάμανδρος,
καὶ σιμόεις, ὅθι πολλὰ βοάγρια καὶ τρυφάλειαι
κάππεσον ἐν κονίῃσι, καὶ ἡμιθέων γένος ἀνδρῶν.

χρηΐζοντα καὶ αὐτὸν ἀμύμονος ἰητῆρος,
κεῖσθαι, ὁ δ' ἐν πεδίῳ τρώων μένει ὀξὺν ἄρηα·
Τὸν δ' αὖτε προσέειπε μενοιτίου ἄλκιμος υἱός·
πῶς τ' ἄρ' ἔοι τάδε ἔργα, τί ῥέξομεν εὐρύπυλ' ἥρως;
ἔρχομαι ὄφρ' ἀχιλῆϊ δαΐφρονι μῦθον ἐνίσπω,
ὃν, νέστωρ ἐπέτελλε γερήνιος οὖρος ἀχαιῶν·
ἀλλ' οὐδ' ὥς περ σεῖο μεθήσω τειρομένοιο·
ἦ· καὶ ὑπὸ στέρνοιο λαβὼν ἄγε ποιμένα λαῶν
ἐς κλισίην· θεράπων δὲ ἰδὼν, ὑπέχευε βοείας·
ἔνθά μιν ἐκτανύσας ἐκ μηροῦ τάμνε μαχαίρῃ,
ὀξὺ βέλος περιπευκές· ἀπ' αὐτοῦ δ' αἷμα κελαινὸν
νίζ' ὕδατι λιαρῷ, ἐπὶ δὲ ῥίζαν βάλε πικρὴν
χερσὶ διατρίψας ὀδυνήφατον, ἥ οἱ ἁπάσας
ἔσχ' ὀδύνας, τὸ μὲν ἕλκος ἐτέρσετο, παύσατο δ' αἷμα.

## ΥΠΟΘΕΣΙΣ ΤΗΣ. Μ. ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Προβάντες οἱ τρῶες τῶν ἵππων, διαβαίνουσι τὴν τάφρον. καί τι ἀπαισίου αὐτοῖς φανέντος οἰωνοῦ, καὶ εἰς πέντε τάξεις διαιρεθέντες, προσβάλλουσι τῷ τείχει τῶν ἑλλήνων, ἔνθα σαρπηδὼν ἔπαλξιν κατασπᾷ, ἕκτωρ δὲ λίθῳ βαλὼν τὰς πύλας, ἐπιβαίνει ταῖς ναυσὶ, καὶ οἱ σὺν αὐτῷ πάντες τρῶες.

βῆ δὲ θέειν παρὰ νῆας ἐπ' αἰακίδην ἀχιλῆα.
ἀλλ' ὅτε δὴ κατὰ νῆας ὀδυσσῆος θείοιο
ἷξε θέων πάτροκλος, ἵνα σφ' ἀγορή τε θέμις τε
ἤην, τῇ δὴ καί σφι θεῶν ἐτετεύχατο βωμοί,
ἔνθά οἱ εὐρύπυλος βεβλημένος ἀντεβόλησε,
διογενὴς εὐαιμονίδης κατὰ μηρὸν ὀϊστῷ,
σκάζων ἐκ πολέμου, κατὰ δὲ νότιος ῥέεν ἱδρὼς
ὤμων καὶ κεφαλῆς, ἀπὸ δ' ἕλκεος ἀργαλέοιο
αἷμα μέλαν κελάρυζε· νόος γε μὲν ἔμπεδος ἦεν.
τὸν δὲ ἰδὼν ᾤκτειρε μενοιτίου ἄλκιμος υἱός.
καί ῥ' ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα.
ἆ δειλοὶ δαναῶν ἡγήτορες ἠδὲ μέδοντες.
ὣς ἄρ' ἐμέλλετε τῆλε φίλων καὶ πατρίδος αἴης,
ἄσειν ἐν τροίῃ ταχέας κύνας ἀργέτι δημῷ.
ἀλλ' ἄγε μοι τόδε εἰπὲ διοτρεφὲς εὐρύπυλ' ἥρως,
ἤ ῥ' ἔτι που σχήσουσι πελώριον ἕκτορ' ἀχαιοί.
ἦ ἤδη φθίσονται ὑπ' αὐτοῦ δουρὶ δαμέντες;
Τὸν δ' αὖτ' εὐρύπυλος πεπνυμένος ἀντίον ηὔδα.
οὐκέτι διογενὲς πατρόκλεες ἄλκαρ ἀχαιῶν
ἔσσεται. ἀλλ' ἐν νηυσὶ μελαίνῃσι πεσέονται.
οἱ μὲν γὰρ δὴ πάντες ὅσοι πάρος ἦσαν ἄριστοι
ἐν νηυσὶ κέαται βεβλημένοι, οὐτάμενοί τε
χερσὶν ὑπὸ τρώων, τῶν δὲ σθένος ὄρνυται αἰέν.
ἀλλ' ἐμὲ μὲν σὺ σάωσον ἄγων ἐπὶ νῆα μέλαιναν.
μηροῦ δ' ἔκταμ' ὀϊστόν, ἀπ' αὐτοῦ δ' αἷμα μελαινὸν
νίζ' ὕδατι λιαρῷ. ἐπὶ δ' ἤπια φάρμακα πάσσε
ἐσθλά, τά, σε προτὶ φασὶν ἀχιλλῆος δεδιδάχθαι.
ὃν χείρων ἐδίδαξε δικαιότατος κενταύρων.
ἰητροὶ μὲν γὰρ ποδαλείριος, ἠδὲ μαχάων.
τὸν μὲν ἐνὶ κλισίῃσιν ὀΐομαι ἕλκος ἔχοντα,

σπένδων αἴθοπα οἶνον, ἐφ' αἰθομένοις ἱεροῖσι·
σφῶϊ μὲν ἀμφὶ βοὸς ἕπετον κρέα· νῶϊ δ' ἔπειτα
στῆμεν ἐνὶ προθύροισι· ταφὼν δ' ἀνόρουσεν ἀχιλλεύς·
ἐς δ' ἄγε χειρὸς ἑλὼν, κατὰ δ' ἑδριάασθαι ἄνωγεν,
ξείνιά τ' εὖ παρέθηκεν· ἅ τε ξείνοις θέμις ἐστίν·
αὐτὰρ ἐπεὶ τάρπημεν ἐδητύος, ἠδὲ ποτῆτος,
ἦρχον ἐγὼ μύθοιο κελεύων ὔμμ' ἅμ' ἕπεσθαι·
σφὼ δὲ μάλ' ἠθέλετον τὼ δ' ἄμφω πόλλ' ἐπέτελλον·
πηλεὺς μὲν ᾧ παιδὶ γέρων ἐπέτελλ' ἀχιλῆϊ
αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων·
Σοὶ δ' αὖθ' ὧδ' ἐπέτελλε μενοίτιος ἄκτορος υἱός·
τέκνον ἐμὸν, γενεῇ μὲν ὑπέρτερός ἐστιν ἀχιλλεύς·
πρεσβύτερος δὲ σύ ἐσσι· βίῃ δ' ὅγε πολλὸν ἀμείνων·
ἀλλ' εὖ οἱ φάσθαι πυκινὸν ἔπος, ἠδ' ὑποθέσθαι,
καί οἱ σημαίνειν· ὃ δὲ πείσεται εἰς ἀγαθόν περ·
ὣς ἐπέτελλ' ὁ γέρων, σὺ δὲ λήθεαι, ἀλλ' ἔτι καὶ νῦν
ταῦτ' εἴποις ἀχιλῆϊ δαΐφρονι αἴ κε πίθηται·
τίς δ' οἶδ' εἴ κεν οἱ σὺν δαίμονι θυμὸν ὀρίναις,
παρειπών· ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου·
εἰ δέ τινα φρεσὶν ᾗσι θεοπροπίην ἀλεείνει·
καί τινά οἱ ζηνὸς ἐπέφραδε πότνια μήτηρ·
ἀλλὰ σέ περ προέτω· ἅμα δ' ἄλλος λαὸς ἑπέσθω
μυρμιδόνων, αἴ κέν τι φόως δαναοῖσι γένηαι·
καί τοι τεύχεα καλὰ δότω πόλεμόνδε φέρεσθαι·
αἴ κέ σε τῷ, ἴσκοντες ἀπόσχονται πολέμοιο
τρῶες, ἀναπνεύσωσι δ' ἀρήϊοι υἷες ἀχαιῶν
τειρόμενοι, ὀλίγη δέ τ' ἀνάπνευσις πολέμοιο·
ῥεῖα δ' ἀκμῆτες κεκμηότας ἄνδρας ἀϋτῇ
ὤσαιτε προτὶ ἄστυ νεῶν, ἄπο καὶ κλισιάων·
Ὣς φάτο· τῷ δ' ἄρα θυμὸν ἐνὶ στήθεσιν ὄρινε·

βῆ δὲ θέειν

ἔτρεσαν ἄλλυδις ἄλλος, ἐπεὶ ἴδον ἄνδρα πεσόντα
ἡγεμόν' ἱππήων, ὃς ἀριστεύεσκε μάχεσθαι.
αὐτὰρ ἐγὼν ἐνόρουσα κελαινῇ λαίλαπι ἶσος,
πεντήκοντα δ' ἕλον δίφρους, δύο δ' ἀμφὶς ἕκαστον
φῶτες ὀδὰξ ἕλον οὖδας ἐμῷ ὑπὸ δουρὶ δαμέντες.
καί νύ κεν Ἀκτορίωνε Μολίονε παῖδ' ἀλάπαξα,
εἰ μή σφωε πατὴρ εὐρυκρείων ἐνοσίχθων
ἐκ πολέμου ἐσάωσε καλύψας ἠέρι πολλῇ.
ἔνθα Ζεὺς Πυλίοισι μέγα κράτος ἐγγυάλιξεν·
τόφρα γὰρ οὖν ἑπόμεσθα δι' ἀσπιδέος πεδίοιο,
κτείνοντές τ' αὐτοὺς, ἀνά τ' ἔντεα καλὰ λέγοντες,
ὄφρ' ἐπὶ Βουπρασίου πολυπύρου βήσαμεν ἵππους,
πέτρης τ' Ὠλενίης καὶ Ἀλησίου, ἔνθα κολώνη
κέκληται, ὅθεν αὖτις ἀπέτραπε λαὸν Ἀθήνη.
ἔνθ' ἄνδρα κτείνας πύματον λίπον. αὐτὰρ Ἀχαιοὶ
ἂψ ἀπὸ Βουπρασίοιο Πύλονδ' ἔχον ὠκέας ἵππους.
πάντες δ' εὐχετόωντο θεῶν Διὶ, Νέστορί τ' ἀνδρῶν.
ὣς ἔον εἴποτ' ἔην γε μετ' ἀνδράσιν. αὐτὰρ Ἀχιλλεὺς
οἶος τῆς ἀρετῆς ἀπονήσεται· ἦ τέ μιν οἴω
πολλὰ μετακλαύσεσθαι, ἐπεί κ' ἀπὸ λαὸς ὄληται.
ὦ πέπον· ἦ μέν σοί γε Μενοίτιος ὧδ' ἐπέτελλεν
ἤματι τῷ, ὅτε σ' ἐκ Φθίης Ἀγαμέμνονι πέμπε.
νῶι δέ τ' ἔνδον ἐόντες, ἐγὼ καὶ δῖος Ὀδυσσεὺς,
πάντα μάλ' ἐν μεγάροις ἠκούομεν ὡς ἐπέτελλε.
Πηλῆος δ' ἱκόμεσθα δόμους εὖ ναιετάοντας,
λαὸν ἀγείροντες κατ' Ἀχαιΐδα πουλυβότειραν.
ἔνθα δ' ἔπειθ' ἥρωα Μενοίτιον εὕρομεν ἔνδον,
ἠδὲ σὲ, πὰρ δ' Ἀχιλῆα, γέρων δ' ἱππηλάτα Πηλεὺς
πίονα μηρί' ἔκηε βοὸς Διὶ τερπικεραύνῳ,
αὐλῆς ἐν χόρτῳ· ἔχε δὲ χρύσειον ἄλεισον.

ἄγγελος ἦλθε θέουσ', ἀπ' ὀλύμπου θωρήσσεσθαι
ἔννυχος, οὐδ' ἀέκοντα πύλον κατὰ λαὸν ἄγειρεν.
ἀλλὰ μάλ' ἐσσυμένους πολεμίζειν, οὐδέ με νηλεὺς·
εἴα θωρήσσεσθαι, ἀπέκρυψε δέ μοι ἵππους·
οὐ γάρ πω τί μ' ἔφη ἴδμεν πολεμήια ἔργα,
ἀλλὰ καὶ ὣς ἱππεῦσι μετέπρεπον ἡμετέροισι·
καὶ πεζός περ ἐὼν ἐπεὶ ὣς ἄγε νεῖκος ἀθήνη·
ἔστι δέ τις ποταμὸς μινυήιος εἰς ἅλα βάλλων·
ἐγγύθεν ἀρήνης, ὅθι μείναμεν ἠῶ δῖαν,
ἱππῆες πυλίων, τὰ δ' ἐπέῤῥεον ἔθνεα πεζῶν,
ἔνθεν πανσυδίῃ σὺν τεύχεσι θωρηχθέντες,
ἔνδιοι ἱκόμεσθ' ἱερὸν ῥόον ἀλφειοῖο·
ἔνθα διὶ ῥέξαντες ὑπερμενεῖ ἱερὰ καλά·
ταῦρον δ' ἀλφειῷ, ταῦρον δὲ ποσειδάωνι,
αὐτὰρ ἀθηναίῃ γλαυκώπιδι βοῦν ἀγελαίην,
δόρπον ἔπειθ' ἑλόμεσθα κατὰ στρατὸν ἐν τελέεσσι·
καὶ κατεκοιμήθημεν ἐν ἔντεσιν οἷσιν ἕκαστος,
ἀμφὶ ῥοὰς ποταμοῖο· αὐτὰρ μεγάθυμοι ἐπειοὶ,
ἀμφίσταντο δὴ, ἄστυ διαπραθέειν μεμαῶτες,
ἀλλά σφιν προπάροιθε φάνη μέγα ἔργον ἄρηος·
εὖτε γὰρ ἠέλιος φαέθων ὑπερέσχεθε γαίης,
συμφερόμεσθα μάχῃ διί τ' εὐχόμενοι καὶ ἀθήνῃ·
ἀλλ' ὅτε δὴ πυλίων καὶ ἐπειῶν ἔπλετο νεῖκος,
πρῶτος ἐγὼν ἕλον ἄνδρα, κόμισσα δὲ μώνυχας ἵππους,
μούλιον αἰχμητὴν, γαμβρὸς δ' ἦν αὐγείαο·
πρεσβυτάτην δὲ θύγατρ' εἶχε ξανθὴν ἀγαμήδην·
ἣ τόσα φάρμακα ᾔδη, ὅσα τρέφει εὐρεῖα χθὼν
τὸν μὲν ἐγὼ προσιόντα, βάλον χαλκήρεϊ δουρί·
ἤριπε δ' ἐν κονίῃσιν, ἐγὼ δ' ἐς δίφρον ὀρούσας,
στῆν ῥα μετὰ προμάχοισιν, ἀτὰρ μεγάθυμοι ἐπειοί,

ἔτρεσαν

κήρυκες δ' ἐλίγαινον ἅμ' ἠοῖ φαινομένηφι.
τοὺς ἴμεν οἷσι χρέος ὀφείλετ' ἐν ἤλιδι δίῃ.
οἱ δὲ συναγρόμενοι πυλίων ἡγήτορες ἄνδρες,
δαίτρευον, πολέσιν γὰρ ἐπειοὶ χρεῖος ὄφειλον.
ὡς ἡμεῖς παῦροι κεκακωμένοι ἐν πύλῳ ἦμεν.
ἐλθὼν γὰρ ἐκάκωσε βίη ἡρακληείη,
τῶν προτέρων ἐτέων, κατὰ δ' ἔκταθεν, ὅσσοι ἄριστοι.
δώδεκα γὰρ νηλῆος ἀμύμονος υἱέες ἦμεν.
τῶν, οἶος λιπόμην, οἱ δ' ἄλλοι πάντες ὄλοντο.
ταῦθ' ὑπερηφανέοντες ἐπειοὶ χαλκοχίτωνες
ἡμέας ὑβρίζοντες ἀτάσθαλα μηχανόωντο.
ἐκ δ' ὁ γέρων ἀγέλην τε βοῶν καὶ πῶϋ μέγ' οἰῶν
εἵλετο κρινάμενος τριηκόσι', ἠδὲ νομῆας.
καὶ γὰρ τῷ χρεῖος μέγ' ὀφείλετ' ἐν ἤλιδι δίῃ
τέσσαρες ἀθλοφόροι ἵπποι αὐτοῖσιν ὄχεσφιν
ἐλθόντες μετ' ἄεθλα. περὶ τρίποδος γὰρ ἔμελλον
θεύσεσθαι. τοὺς δ' αὖθι ἄναξ ἀνδρῶν αὐγείας,
κάσχεθε. τὸν δ' ἐλατῆρ' ἀφείει ἀκαχήμενον ἵππων.
τῶν ὁ γέρων ἐπέων κεχολωμένος ἠδὲ καὶ ἔργων,
ἐξέλετ' ἄσπετα πολλά, τὰ δ' ἄλλ' ἐς δῆμον ἔδωκε
δαιτρεύειν. μή τις οἱ ἀτεμβόμενος κίοι ἴσης.
ἡμεῖς μὲν τὰ ἕκαστα διείπομεν, ἀμφί τε ἄστυ
ἕρδομεν ἱρὰ θεοῖς. οἱ δὲ τρίτῳ ἤματι πάντες
ἦλθον, ὁμῶς αὐτοί τε πολεῖς καὶ μώνυχες ἵπποι
πανσυδίῃ. μετὰ δέ σφι μολίονε θωρήσσοντο,
παῖδ' ἔτ' ἐόντ' οὔ μάλα εἰδότε θούριδος ἀλκῆς.
ἔστι δέ τις θρυόεσσα πόλις αἰπεῖα κολώνη,
τηλοῦ ἐπ' ἀλφειῷ, νεάτη πύλου ἠμαθόεντος.
τὴν, ἀμφεστρατόωντο διαρραῖσαι μεμαῶτες.
ἀλλ' ὅτε πᾶν πεδίον μετεκίαθον, ἄμμι δ' ἀθήνη,

Τὸν δ' ἠμείβετ' ἔπειτα γερήνιος ἱππότα νέστωρ·
τίπτε τ' ἄρ' ὧδ' ἀχιλεὺς ὀλοφύρεται υἷας ἀχαιῶν·
ὅσοι δὴ βελέεσσι βεβλήαται· οὐδέ τι οἶδε
πένθεος, ὅσον ὄρωρε κατὰ στρατόν· οἱ γὰρ ἄριστοι
ἐν νηυσὶν κέαται βεβλημένοι, οὐτάμενοί τε·
βέβληται μὲν ὁ τυδεΐδης κρατερὸς διομήδης·
οὔτασται ὀδυσεὺς δουρικλυτὸς, ἠδ' ἀγαμέμνων·
βέβληται δὲ καὶ εὐρύπυλος κατὰ μηρὸν ὀϊστῷ.
τοῦτον δ' ἄλλον ἐγὼ νέον ἤγαγον ἐκ πολέμοιο,
ἰῷ ἀπὸ νευρῆς βεβλημένον· αὐτὰρ ἀχιλλεὺς
ἐσθλὸς ἐὼν δαναῶν, οὐ κήδεται οὐδ' ἐλεαίρει·
ἦ μένει, εἰσόκε δὴ νῆες θοαὶ ἄγχι θαλάσσης
ἀργείων ἀέκητι πυρὸς δηΐοιο θέρωνται,
αὐτοί τε κτεινώμεθ' ἐπισχερῷ, οὐ γὰρ ἐμὴ ἲς,
ἔσθ' οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν·
εἴθ' ὧς ἡβώοιμι, βίη δέ μοι ἔμπεδος εἴη,
ὡς ὁπότ' ἠλείοισι καὶ ἡμῖν νεῖκος ἐτύχθη·
ἀμφὶ βοηλασίῃ· ὅτ' ἐγὼ κτάνον ἰτυμονῆα
ἐσθλὸν ὑπειροχίδην, ὃς ἐν ἤλιδι ναιετάασκεν·
ῥύσι' ἐλαυνόμενος· ὁ δ' ἀμύνων ᾗσι βόεσσιν·
ἔβλητ' ἐν πρώτοισιν ἐμῆς ἀπὸ χειρὸς ἄκοντι·
κὰδ δ' ἔπεσεν, λαοὶ δὲ περίτρεσαν ἀγροιῶται·
ληΐδα δ' ἐκ πεδίου συνελάσσαμεν ἤλιθα πολλὴν·
πεντήκοντα βοῶν ἀγέλας τόσα πώεα οἰῶν·
τόσσα συῶν συβόσια, τόσ' αἰπόλια πλατέ' αἰγῶν·
ἵππους δὲ ξανθὰς, ἑκατὸν καὶ πεντήκοντα
πάσας θηλείας, πολλῇσι δὲ πῶλοι ὑπῆσαν·
καὶ τὰ μὲν ἠλασάμεσθα πύλον νηλήϊον εἴσω,
ἐννύχιοι προτὶ ἄστυ, γεγήθει δὲ φρένα νηλεύς·
οὕνεκά μοι τύχε πολλὰ νέῳ πόλεμόνδε κιόντι·

κήρυκες

τὴν ἄρετ' ἐκ τενέδοιο γέρων. ὅτε πέρσεν ἀχιλλεὺς.
θυγατέρ' ἀρσινόου μεγαλήτορος, ἥν οἱ ἀχαιοὶ
ἔξελον οὕνεκα βουλῇ ἀριστεύεσκεν ἁπάντων.
ἥ σφωϊν πρῶτον μὲν, ἐπιπροΐηλε τράπεζαν,
καλὴν κυανόπεζαν, ἐΰξοον. αὐτὰρ ἐπ' αὐτῆς,
χάλκειον κάνεον. ἐπὶ δὲ, κρόμυον ποτῷ ὄψον,
ἠδὲ μέλι χλωρὸν. παρὰ δ' ἀλφίτου ἱεροῦ ἀκτήν.
πὰρ δὲ, δέπας περικαλλὲς ὃ οἴκοθεν ἦγ' ὁ γεραιὸς
χρυσείοις ἥλοισι πεπαρμένον. οὔατα δ' αὐτοῦ,
τέσσαρ' ἔσαν, δοιαὶ δὲ πελειάδες ἀμφὶς ἕκαστον
χρύσειαι νεμέθοντο. δύω δ' ὑποπυθμένες ἦσαν.
ἄλλος μὲν μογέων ἀποκινήσασκε τραπέζης,
πλεῖον ἐὸν, νέστωρ δ' ὁ γέρων ἀμογητὶ ἄειρεν.
ἐν τῷ ῥά σφι κύκησε γυνὴ εἰκυῖα θεῇσιν.
οἴνῳ πραμνείῳ, ἐπὶ δ' αἴγειον κνῆ τυρὸν
κνήστι χαλκείῃ. ἐπὶ δ' ἄλφιτα λευκὰ πάλυνε.
πινέμεναι δ' ἐκέλευσεν, ἐπεί ῥ' ὥπλισε κυκεῶ.
τὼ δ' ἐπεὶ οὖν πίνοντ' ἀφέτην πολυκαγκέα δίψαν.
μύθοισιν τέρποντο πρὸς ἀλλήλους ἐνέποντες.
πάτροκλος δὲ, θύρῃσιν ἐφίστατο ἰσόθεος φώς.
τὸν δὲ ἰδὼν ὁ γεραιὸς ἀπὸ θρόνου ὦρτο φαεινοῦ.
ἐς δ' ἄγε χειρὸς ἑλὼν, κατὰ δ' ἑδριάασθαι ἄνωγε
πάτροκλος δ' ἑτέρωθεν ἀναίνετο εἶπέ τε μῦθον.
οὐχ ἕδος ἐστὶ γεραιὲ διοτρεφὲς, οὐδέ με πείσεις
αἰδοῖος νεμεσητὸς, ὅ, με προέηκε πυθέσθαι.
ὅν τινα τοῦτον ἄγεις βεβλημένον ἀλλὰ καὶ αὐτὸς
γιγνώσκω. ὁρόω δὲ μαχάονα ποιμένα λαῶν.
νῦν δὲ, ἔπος ἐρέων πάλιν ἄγγελος εἶμ' ἀχιλῆϊ.
εὖ δὲ σὺ οἶσθα γεραιὲ διοτρεφὲς, οἷος ἐκεῖνος
δεινὸς ἀνὴρ, τάχα κεν καὶ ἀναίτιον αἰτιόῳτο.

στῆ δὲ μεταστρεφθεὶς, ἐπεὶ ἵκετο ἔθνος ἑταίρων.
ὣς οἱ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο·
νέστορα δ' ἐκ πολέμοιο φέρον νηλήϊαι ἵπποι
ἱδρῶσαι, ἦγον δὲ μαχάονα ποιμένα λαῶν.
τὸν δὲ ἰδὼν, ἐνόησε ποδάρκης δῖος ἀχιλλεύς·
ἑστήκει γὰρ ἐπὶ πρύμνῃ μεγακήτεϊ νηΐ,
εἰσορόων πόνον αἰπὺν ἰωκά τε δακρυόεσσαν.
αἶψα δ' ἑταῖρον ἑὸν πατροκλῆα προσέειπεν,
φθεγξάμενος παρὰ νηός. ὁ δὲ κλισίηθεν ἀκούσας,
ἔκμολεν ἶσος ἄρηϊ, κακοῦ δ' ἄρα οἱ πέλεν ἀρχή.
τὸν πρότερος προσέειπε μενοιτίου ἄλκιμος υἱὸς,
τίπτέ με κικλήσκεις ἀχιλεῦ, τί δέ σε χρεὼ ἐμεῖο.
Τὸν δ' ἀπαμειβόμενος, προσέφη πόδας ὠκὺς ἀχιλλεύς·
δῖε μενοιτιάδη τῷ ἐμῷ κεχαρισμένε θυμῷ,
νῦν ὀΐω περὶ γούνατ' ἐμὰ στήσεσθαι ἀχαιοὺς
λισσομένους, χρειὼ γὰρ ἱκάνεται οὐκέτ' ἀνεκτός·
ἀλλ' ἴθι νῦν πάτροκλε διῒ φίλε νέστορ' ἔρειο,
ὅν τινα τοῦτον ἄγει βεβλημένον ἐκ πολέμοιο.
ἤτοι μὲν τάγ' ὄπισθε μαχάονι πάντα ἔοικε
τῷ ἀσκληπιάδῃ. ἀτὰρ οὐκ ἴδον ὄμματα φωτός,
ἵπποι γάρ με παρήϊξαν πρόσσω μεμαυῖαι.
Ὣς φάτο, πάτροκλος δὲ φίλῳ ἐπεπείθεθ' ἑταίρῳ,
βῆ δὲ θέειν παρά τε κλισίας, καὶ νῆας ἀχαιῶν·
οἱ δ' ὅτε δὴ κλισίην νηληϊάδεω ἀφίκοντο,
αὐτοὶ μέν ῥ' ἀπέβησαν ἐπὶ χθόνα πουλυβότειραν.
ἵππους δ' εὐρυμέδων θεράπων λύε τοῖο γέροντος,
ἐξ ὀχέων. οἱ δ' ἱδρῶ ἀπεψύχοντο χιτώνων,
στάντε ποτὶ πνοιὴν παρὰ θῖν' ἁλός. αὐτὰρ ἔπειτα
ἐς κλισίην ἐλθόντες ἐπὶ κλισμοῖσι κάθιζον.
τοῖσι δὲ τεύχε κυκειῶ ἐϋπλόκαμος ἑκαμήδη.

τὴν ἄρετ'

νύσσοντες ξυστοῖσι μέσον σάκος αἰὲν ἕποντο.
αἴας δ᾽ ἄλλοτε μὲν μνησάσκετο θούριδος ἀλκῆς,
αὖτις ὑποστρεφθεὶς, καὶ ἐρητύσασκε φάλαγγας
τρώων ἱπποδάμων, ὅτε δὲ τρωπάσκετο φεύγειν.
πάντας δὲ προέεργε θοὰς ἐπὶ νῆας ὁδεύειν.
αὐτὸς δὲ τρώων καὶ ἀχαιῶν θῦνε μεσηγὺ
ἱστάμενος· τὰ δὲ δοῦρα θρασειάων ἀπὸ χειρῶν,
ἄλλα μὲν ἐν σάκει μεγάλῳ πάγεν ὅρμενα πρόσσω.
πολλὰ δὲ καὶ μεσσηγὺ, πάρος χρόα λευκὸν ἐπαυρεῖν.
ἐν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ἆσαι.
τὸν δ᾽ ὡς οὖν ἐνόησ᾽ εὐαίμονος ἀγλαὸς υἱὸς
εὐρύπυλος πυκινοῖσι βιαζόμενον βελέεσσι.
στῆ ῥα παρ᾽ αὐτὸν ἰὼν, καὶ ἀκόντισε δουρὶ φαεινῷ.
καὶ βάλε φαυσιάδην ἀπισάονα ποιμένα λαῶν.
ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δ᾽ ὑπὸ γούνατ᾽ ἔλυσεν.
εὐρύπυλος δ᾽ ἐπόρουσε καὶ αἴνυτο τεύχε᾽ ἀπ᾽ ὤμων.
τὸν δ᾽ ὡς οὖν ἐνόησεν ἀλέξανδρος θεοειδὴς
τεύχε᾽ ἀπαινύμενον ἀπισάονος, αὐτίκα τόξον
εἷλκεν ἐπ᾽ εὐρυπύλῳ καί μιν βάλε μηρὸν ὀϊστῷ
δεξιόν. ἐκλάσθη δὲ δόναξ, ἐβάρυνε δὲ μηρόν.
ἂψ δ᾽ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ᾽ ἀλεείνων.
ἤϋσεν δὲ διαπρύσιον δαναοῖσι γεγωνώς.
Ω φίλοι ἀργείων ἡγήτορες, ἠδὲ μέδοντες.
στῆτ᾽ ἐλελιχθέντες, καὶ ἀμύνετε νηλεὲς ἦμαρ
αἴανθ᾽ ὃς βελέεσσι βιάζεται. οὐδέ ἑ φημὶ
φεύξεσθ᾽ ἐκ πολέμοιο δυσηχέος, ἀλλὰ μάλ᾽ ἄντην
ἵστασθ᾽ ἀμφ᾽ αἴαντα μέγαν τελαμώνιον υἱόν.
Ως ἔφατ᾽ εὐρύπυλος βεβλημένος. οἱ δὲ παρ᾽ αὐτὸν
πλησίοι ἔστησαν σάκε᾽ ὤμοισι κλίναντες.
δούρατ᾽ ἀνασχόμενοι. τῶν δ᾽ ἀντίος ἤλυθεν αἴας.

οὐδ' ἄν πω χάζοντο κελεύθου δῖοι ἀχαιοί,
εἰ μὴ ἀλέξανδρος ἑλένης πόσις ἠϋκόμοιο,
παῦσεν ἀριστεύοντα μαχάονα ποιμένα λαῶν,
ἰῷ τριγλώχινι βαλὼν κατὰ δεξιὸν ὦμον.
τῷ ῥα περίδδεισαν μένεα πνείοντες ἀχαιοί.
μήπως μιν πολέμοιο μετακλινθέντος ἕλοιεν.
αὐτίκα δ' ἰδομενεὺς προσεφώνεε νέστορα δῖον.
Ως νέστορ νηληιάδη μέγα κῦδος ἀχαιῶν.
ἄγρει σῶν ὀχέων ἐπιβήσεο, πὰρ δὲ, μαχάων
βαινέτω, ἐς νῆας δὲ τάχισ' ἔχε μώνυχας ἵππους.
ἰητρὸς γὰρ ἀνὴρ πολλῶν ἀντάξιος ἄλλων,
ἰούς τ' ἐκτάμνειν ἐπί τ' ἤπια φάρμακα πάσσειν.
Ως ἔφατ'. οὐδ' ἀπίθησε γερήνιος ἱππότα νέστωρ.
αὐτίκα δ' ὧν ὀχέων ἐπεβήσετο, πὰρ δὲ μαχάων
βαῖν' ἀσκληπιοῦ υἱὸς ἀμύμονος ἰητῆρος.
μάστιξεν δ' ἵππους, τὼ δ' οὐκ ἀέκοντε πετέσθην
νῆας ἔπι γλαφυράς. τῇ γὰρ φίλον ἔπλετο θυμῷ.
κεβριόνης δὲ τρῶας ὀρινομένους ἐνόησεν
ἕκτορι παρβεβαὼς, καί μιν πρὸς μῦθον ἔειπεν.
ἕκτορ νῶι μὲν ἐνθάδ' ὁμιλέομεν δαναοῖσιν,
ἐσχατιῇ πολέμοιο δυσηχέος. οἱ δὲ δὴ ἄλλοι
τρῶες ὀρίνονται ἐπιμὶξ ἵπποι τε, καὶ αὐτοί.
αἴας δὲ κλονέει τελαμώνιος. εὖ δέ μιν ἔγνων.
εὐρὺ γὰρ ἀμφ' ὤμοισιν ἔχει σάκος. ἀλλὰ καὶ ἡμεῖς
κεῖσ' ἵππους τε καὶ ἅρμ' ἰθύνομεν, ἔνθα μάλιστα
ἱππῆες, πεζοί τε, κακὴν ἔριδα προβαλόντες
ἀλλήλους ὀλέκουσι. βοὴ δ' ἄσβεστος ὄρωρεν.
Ως ἄρα φωνήσας ἵμασε καλλίτριχας ἵππους
μάστιγι λιγυρῇ, οἱ δὲ πληγῆς ἀΐοντες,
ῥίμφ' ἔφερον θοὸν ἅρμα μετὰ τρῶας καὶ ἀχαιούς.

τρῶες ἕπονθ᾽ ὡσεί τε δαφοινοὶ θῶες ὄρεσφιν,
ἀμφ᾽ ἔλαφον κεραὸν βεβλημένον, ὅν τ᾽ ἔβαλ᾽ ἀνὴρ
ἰῷ ἀπὸ νευρῆς, τὸν μέν τ᾽ ἤλυξε πόδεσσι
φεύγων ὄφρ᾽ αἷμα λιαρὸν καὶ γούνατ᾽ ὀρώρῃ.
αὐτὰρ ἐπεὶ δὴ τόν γε δαμάσσεται ὠκὺς ὀϊστὸς,
ὠμοφάγοι μιν θῶες ἐν οὔρεσι δαρδάπτουσιν.
ἐν νέμεϊ σκιερῷ ἐπί τε λῖν ἤγαγε δαίμων
σίντην, θῶες μέν τε διέτρεσαν, αὐτὰρ ὁ δάπτει,
ὣς ῥά τότ᾽ ἀμφ᾽ ὀδυσῆα δαΐφρονα ποικιλομήτην,
τρῶες ἕπον πολλοί τε καὶ ἄλκιμοι, αὐτὰρ ὅγ᾽ ἥρως
ἀΐσσων ᾧ ἔγχει, ἀμύνετο νηλεὲς ἦμαρ.
αἴας δ᾽ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον.
στῆ δὲ παρέξ. τρῶες δὲ διέτρεσαν ἄλλυδις ἄλλος.
ἤτοι τὸν μενέλαος ἀρήιος ἔξαγ᾽ ὁμίλου
χειρὸς ἔχων. εἷος θεράπων σχεδὸν ἤλασεν ἵππους.
αἴας δὲ τρώεσσιν ἐπάλμενος εἷλε δόρυκλον
πριαμίδην νόθον υἱὸν ἔπειτα δὲ πάνδοκον οὖτα.
οὖτα δὲ λύσανδρον, καὶ πύρασον, ἠδὲ πυλάρτην.
ὡς δ᾽ ὁπότε πλήθων ποταμὸς πεδίονδε κάτεισι
χειμάρρους κατ᾽ ὄρεσφιν ὀπαζόμενος διὸς ὄμβρῳ,
πολλὰς δὲ δρῦς ἀζαλέας, πολλὰς δέ τε πεύκας
ἐσφέρεται, πολλὸν δέ τ᾽ ἀφυσγετὸν εἰς ἅλα βάλλει.
ὣς ἔφεπε κλονέων πεδίον τότε φαίδιμος αἴας,
δαΐζων ἵππους τε, καὶ ἀνέρας, οὐδέ πω ἕκτωρ
πεύθετ᾽, ἐπεί ῥα μάχης ἐπ᾽ ἀριστερὰ μάρνατο πάσης.
ὄχθας πὰρ ποταμοῖο σκαμάνδρου, τῇ ῥα μάλιστα
ἀνδρῶν πῖπτε κάρηνα, βοὴ δ᾽ ἄσβεστος ὀρώρει,
νέστορά τ᾽ ἀμφὶ μέγαν, καὶ ἀρήιον ἰδομενῆα.
ἕκτωρ μὲν μετὰ τοῖσιν ὁμίλει μέρμερα ῥέζων,
ἔγχεΐ θ᾽ ἱπποσύνῃ τε, νέων δ᾽ ἀλάπαζε φάλαγγας.

ἤματι τῷδ' ἔσεσθαι, ἐμῷ δ' ὑπὸ δουρὶ δαμέντα,
εὖχος ἐμοὶ δώσειν, ψυχὴν δ' ἄϊδι κλυτοπώλῳ.
Ἦ, καὶ ὁ μὲν φύγαδ' αὖτις ὑποστρέψας ἐβεβήκει.
τῷ δὲ μεταστρεφθέντι, μεταφρένῳ ἐν δόρυ πῆξεν
ὤμων μεσσηγύς. διὰ δὲ στήθεσφιν ἔλασσε.
δούπησεν δὲ πεσών, ὁ δ' ἐπεύξατο δῖος ὀδυσσεύς.
Ὦ σῶχ' ἱππάσου υἱὲ δαΐφρονος ἱπποδάμοιο,
φθῆ σε τέλος θανάτοιο κιχήμενον, οὐδ' ὑπάλυξας.
ἆ δείλ' οὐ μέν σοί γε πατὴρ καὶ πότνια μήτηρ,
ὄσσε καθαιρήσουσι θανόντι περ, ἀλλ' οἰωνοὶ
ὠμησταὶ ἐρύουσι περὶ πτερὰ πυκνὰ βαλόντες.
αὐτὰρ ἐπεί κε θάνω, κτεριοῦσί με δῖοι ἀχαιοί.
Ὣς εἰπὼν, σώκοιο δαΐφρονος ὄβριμον ἔγχος,
ἔξω τε χροὸς εἷλκε καὶ ἀσπίδος ὀμφαλοέσσης.
αἷμα δέ οἱ σπασθέντος ἀνέσσυτο, κῆδε δὲ θυμόν.
τρῶες δὲ μεγάθυμοι ἐπεὶ ἴδον αἷμ' ὀδυσῆος,
κεκλόμενοι καθ' ὅμιλον ἐπ' αὐτῷ πάντες ἔβησαν.
αὐτὰρ ὅ δ' ἐξοπίσω ἀνεχάζετο, αὖε δ' ἑταίρους.
τρὶς μὲν ἔπειτ' ἤϋσεν ὅσον κεφαλὴ χάδε φωτός.
τρὶς δ' ἄϊεν ἰάχοντος ἀρηΐφιλος μενέλαος.
αἶψα δ' ἄρ' αἴαντα προσεφώνεεν ἐγγὺς ἐόντα.
αἶαν διογενὲς τελαμώνιε κοίρανε λαῶν,
ἀμφί μ' ὀδυσσῆος ταλασίφρονος ἵκετ' ἀϋτὴ
τῷ ἰκέλη. ὡς εἴ ἑ βιῴατο μοῦνον ἐόντα,
τρῶες ἀποτμήξαντες ἐνὶ κρατερῇ ὑσμίνῃ.
ἀλλ' ἴομεν καθ' ὅμιλον, ἀλεξέμεναι γὰρ ἄμεινον.
δείδω μή τι πάθῃσιν ἐνὶ τρώεσσι μονωθεὶς,
ἐσθλὸς ἐών. μεγάλη δὲ ποθὴ δαναοῖσι γένηται.
Ὣς εἰπὼν. ὁ μὲν ἦρχ', ὁ δ' ἅμ' ἕσπετο ἰσόθεος φώς.
εὗρον ἔπειτ' ὀδυσῆα διΐφιλον. ἀμφὶ δ' ἄρ' αὐτὸν

ὡς δ' ὅτε κάπριον ἀμφὶ κύνες θαλεροί τ' αἰζηοὶ
σεύονται. ὁ δέ τ' εἶσι βαθείης ἐκ ξυλόχοιο
θήγων λευκὸν ὀδόντα μετὰ γναμπτῇσι γένυσσι,
ἀμφὶ δέ τ' ἀΐσσονται. ὑπαὶ δέ τε κόμπος ὀδόντων
γίνεται. οἱ δὲ μένουσιν ἄφαρ δεινόν περ ἐόντα,
ὥς ῥα τότ' ἀμφ' Ὀδυσῆα διῒ φίλον ἐσσεύοντο
Τρῶες, ὁ δὲ πρῶτον μὲν ἀμύμονα Δηϊοπίτην,
οὔτασεν ὦμον ὕπερθεν ἐπάλμενος ὀξέϊ δουρί.
αὐτὰρ ἔπειτα Θόωνα, καὶ Ἔννομον ἐξενάριξεν.
Χερσιδάμαντα δ' ἔπειτα καθ' ἵππων ἀΐξαντα,
δουρὶ κατὰ πρότμησιν ὑπ' ἀσπίδος ὀμφαλοέσσης
νύξεν, ὁ δ' ἐν κονίῃσι πεσὼν, ἕλε γαῖαν ἀγοστῷ.
τοὺς μὲν ἔασ'. ὁ δ' ἄρ' Ἱππασίδην Χάροπ' οὔτασε δουρί.
αὐτοκασίγνητον εὐηγενέος Σώκοιο.
τῷ δ' ἐπαλεξήσων Σῶκος κίεν ἰσόθεος φώς.
στῆ δὲ μάλ' ἐγγὺς ἰών, καί μιν πρὸς μῦθον ἔειπεν.
Ὦ Ὀδυσεῦ πολύαινε δόλων ἆτ' ἠδὲ πόνοιο,
σήμερον ἢ δοιοῖσιν ἐπεύξεαι Ἱππασίδῃσι,
τοιώδ' ἄνδρε κατακτείνας καὶ τεύχε' ἀπούρας,
ἤ κεν ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσῃς.
Ὣς εἰπὼν, οὔτησε κατ' ἀσπίδα πάντοσ' ἐΐσην.
διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος.
καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο.
πάντα δ' ἀπὸ πλευρῶν χρόα ἔργαθεν, οὐδ' ἔτ' ἔασε
Παλλὰς Ἀθηναίη μιχθήμεναι ἔγκασι φωτός,
γνῶ δ' Ὀδυσεὺς, ὅ οἱ οὔ τι βέλος κατακαίριον ἦλθεν.
ἂψ δ' ἀναχωρήσας Σῶκον πρὸς μῦθον ἔειπεν.
ἆ δείλ', ἦ μάλα δή σε κιχάνεται αἰπὺς ὄλεθρος.
ἤτοι μέν ῥ' ἔμ' ἔπαυσας ἐπὶ Τρώεσσι μάχεσθαι,
σοὶ δ' ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαιναν,

ἤματι τῷδ'

Τόν δ' οὐ ταρβήσας προσέφη κρατερὸς Διομήδης.
τοξότα λωβητὴρ. κέρᾳ ἀγλαὲ παρθενοπῖπα.
εἰ μὲν δὴ ἀντίβιον σὺν τεύχεσι πειρηθείης,
οὐκ ἄν τοι χραίσμῃσι βιὸς καὶ ταρφέες ἰοί.
νῦν δέ μ' ἐπιγράψας ταρσὸν ποδὸς, εὔχεαι αὔτως,
οὐκ ἀλέγω, ὡς εἴ με γυνὴ βάλοι ἢ πάϊς ἄφρων.
κωφὸν γὰρ βέλος ἀνδρὸς ἀνάλκιδος οὐτιδανοῖο.
ἦ τ' ἄλλως ὑπ' ἐμεῖο καὶ εἴ κ' ὀλίγον περ ἐπαύρῃ.
ὀξὺ βέλος πέλεται καὶ ἀκήριον αἶψα τίθησι,
τοῦ δὲ, γυναικὸς μέν τ' ἀμφίδρυφοί εἰσι παρειαί.
παῖδες δ' ὀρφανικοί. ὃ δέ θ' αἵματι γαῖαν ἐρεύθων,
πύθεται, οἰωνοὶ δὲ περιπλέες ἠὲ γυναῖκες.
Ὣς φάτο τοῦ δ' ὀδυσεὺς δουρικλυτὸς ἐγγύθεν ἐλθὼν
ἔστη πρόσθ', ὁ δ' ὄπισθε καθεζόμενος βέλος ὠκὺ
ἐκ ποδὸς εἷλκ', ὀδύνη δὲ διὰ χροὸς ἦλθ' ἀλεγεινή.
ἐς δίφρον δ' ἀνόρουσε καὶ ἡνιόχῳ ἐπέτελλε,
νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν. ἤχθετο γὰρ κῆρ.
οἰώθη δ' ὀδυσεὺς δουρικλυτὸς οὐδέ τις αὐτῷ
ἀργείων παρέμεινεν, ἐπεὶ φόβος ἔλλαβε πάντας.
ὀχθήσας δ' ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν.
ὤμοι ἐγὼ τί πάθω μέγα μὲν κακὸν αἴκε φέβωμαι,
πληθὺν ταρβήσας, τὸ δὲ ῥίγιον αἴκεν ἁλώω
μοῦνος. τοὺς δ' ἄλλους δαναοὺς ἐφόβησε κρονίων.
ἀλλὰ τίη μοι ταῦτα φίλος διελέξατο θυμός.
οἶδα γὰρ ὅττι κακοὶ μὲν, ἀποίχονται πολέμοιο.
ὃς δέ κ' ἀριστεύῃσι μάχῃ ἔνι, τὸν δὲ μάλα χρεὼ
ἑστάμεναι κρατερῶς ἤ τ' ἔβλητ' ἤ τ' ἔβαλ' ἄλλον,
ἧος ὁ, ταῦθ' ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμὸν,
τόφρα δ' ἐπὶ τρώων στίχες ἤλυθον ἀσπιστάων.
εἶλσαν δ' ἐν μέσσοισι μετὰ σφίσι πῆμα τιθέντες.

ἕκτωρ δ' ὦκ' ἀπέλεθρον ἀνέδραμε, μίκτο δ' ὁμίλῳ.
στῆ δὲ γνὺξ ἐριπὼν, καὶ ἐρείσατο χειρὶ παχείῃ
γαίης ἀμφὶ δὲ ὄσσε κελαινὴ νὺξ ἐκάλυψεν.
ὄφρα δὲ τυδεΐδης μετὰ δούρατος ᾤχετ' ἐρωὴν,
τῆλε διὰ προμάχων, ὅθι οἱ καταείσατο γαίης,
τόφρ' ἕκτωρ ἄμπνυτο, καὶ ἂψ ἐς δίφρον ὀρούσας.
ἐξέλασ' ἐς πληθὺν, καὶ ἀλεύατο κῆρα μέλαιναν.
δουρὶ δ' ἐπαΐσσων. προσέφη κρατερὸς διομήδης.
Ἐξ αὖ νῦν ἔφυγες θάνατον κύον. ἦ τέ τοι ἄγχι
ἦλθε κακὸν, νῦν αὖ τέ σ' ἐρύσατο φοῖβος ἀπόλλων,
ᾧ μέλλεις εὔχεσθαι ἰὼν, ἐς δοῦπον ἀκόντων.
ἦ θήν σ' ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας,
εἴπου τις καὶ ἔμοιγε θεῶν ἐπιτάῤῥοθός ἐστι.
νῦν αὖ τοὺς ἄλλους ἐπιείσομαι ὅν κε κιχείω,
ἦ. καὶ παιονίδην δουρικλυτὸν ἐξενάριξεν.
αὐτὰρ ἀλέξανδρος ἑλένης πόσις ἠϋκόμοιο,
τυδεΐδῃ ἐπὶ τόξα τιταίνετο ποιμένι λαῶν,
στήλῃ κεκλιμένος ἀνδροκμήτῳ ἐπὶ τύμβῳ,
ἴλου δαρδανίδαο, παλαιοῦ δημογέροντος.
ἤτοι ὁ μὲν θώρηκα ἀγαστρόφου ἰφθίμοιο,
αἴνυτ' ἀπὸ στήθεσφι παναίολον. ἀσπίδα τ' ὤμων
καὶ κόρυθα βριαρήν. ὁ δὲ τόξου πῆχυν ἀνεῖλκε
καὶ βάλεν. οὐδ' ἄρα μιν ἅλιον βέλος ἔκφυγε χειρός,
ταρσὸν δεξιτεροῖο ποδός. διὰ δ' ἀμπερὲς ἰὸς
ἐν γαίῃ κατέπηκτο, ὁ δὲ μάλα ἡδὺ γελάσσας,
ἐκ λόχου ἀμπήδησε, καὶ εὐχόμενος ἔπος ηὔδα.
Βέβληαι οὐδ' ἅλιον βέλος ἔκφυγεν, ὡς ὄφελόν τοι
νείατον ἐς κενεῶνα βαλὼν ἐκ θυμὸν ἑλέσθαι.
οὕτω κεν καὶ τρῶες ἀνέπνευσαν κακότητος.
οἵ τέ σε πεφρίκασι, λέονθ' ὡς μηκάδες αἶγες.

Τὸν δ'

τὼ δ' ἀν' ὅμιλον ἰόντε κυδοίμεον, ὡς ὅτε κάπρω
ἐν κυσὶ θηρευτῇσι μέγα φρονέοντε πέσητον,
ὣς ὄλεκον Τρῶας παλινορμένω· αὐτὰρ ἀχαιοὶ
ἀσπασίως φεύγοντες ἀνέπνεον ἕκτορα δῖον.
ἔνθ' ἑλέτην δίφρον τε καὶ ἀνέρε δήμου ἀρίστω,
υἷε δύω μέροπος περκωσίου· ὃς, περὶ πάντων
ᾔδεε μαντοσύνας, οὐδ' ἑοὺς παῖδας ἔασκε
στείχειν ἐς πόλεμον φθισήνορα· τὼ δέ οἱ οὔτι
πειθέσθην· κῆρες γὰρ ἄγον μέλανος θανάτοιο.
τοὺς μὲν τυδεΐδης δουρικλυτὸς διομήδης,
θυμοῦ καὶ ψυχῆς κεκαδὼν, κλυτὰ τεύχε' ἀπηύρα.
ἱππόδαμον δ' ὀδυσεὺς καὶ ὑπείροχον ἐξενάριξεν.
ἔνθά σφιν κατὰ ἶσα μάχην ἐτάνυσσε κρονίων,
ἐξ ἴδης καθορῶν, οἱ δ' ἀλλήλους ἐνάριζον.
ἤτοι τυδέος υἱὸς ἀγάστροφον οὔτασε δουρὶ
παιονίδην ἥρωα κατ' ἰσχίον· οὐ γάρ οἱ ἵπποι
ἐγγὺς ἔσαν προφυγεῖν, ἀάσατο δὲ μέγα θυμῷ.
τοὺς μὲν γὰρ θεράπων ἀπάνευθ' ἔχεν· αὐτὰρ ὃ πεζὸς
θῦνε διὰ προμάχων, εἵως φίλον ὤλεσε θυμόν.
ἕκτωρ δ' ὀξὺ νόησε κατὰ στίχας, ὦρτο δ' ἐπ' αὐτοὺς
κεκληγώς· ἅμα δὲ τρώων εἵποντο φάλαγγες.
τὸν δὲ ἰδών, ῥίγησε βοὴν ἀγαθὸς διομήδης.
αἶψα δ' ὀδυσσῆα προσεφώνεεν ἐγγὺς ἐόντα.
Νῶιν δὴ τόδε πῆμα κυλίνδεται ὄβριμος ἕκτωρ.
ἀλλ' ἄγε δὴ στέωμεν καὶ ἀλεξώμεσθα μένοντες.
ἦ ῥα καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,
καὶ βάλεν· οὐδ' ἀφάμαρτε τιτυσκόμενος κεφαλῆφιν
ἄκρην κακόρυθα. πλάγχθη δ' ἀπὸ χαλκόφι χαλκός.
οὐδ' ἵκετο χρόα καλόν· ἐρύκακε γὰρ τρυφάλεια
τρίπτυχος αὐλῶπις· τήν, οἱ πόρε φοῖβος ἀπόλλων.

ὣς ἐπ' ἀχαιοῖσι σεῦε τρῶας μεγαθύμους
ἕκτωρ πριαμίδης, βροτολοιγῷ ἶσος ἄρηι.
αὐτὸς δ' ἐν πρώτοισι μέγα φρονέων ἐβεβήκει.
ἐν δ' ἔπεσ' ὑσμίνῃ ὑπεραεῖ ἶσος ἀέλλῃ,
ἥ τε καθαλλομένη ἰοειδέα πόντον ὀρίνει.
ἔνθα τίνα πρῶτον, τίνα δ' ὕστατον ἐξενάριξεν
ἕκτωρ πριαμίδης, ὅτε οἱ ζεὺς κῦδος ἔδωκεν.
ἀσαῖον μὲν πρῶτα, καὶ αὐτόνοον, καὶ ὀπίτην,
καὶ δόλοπα κλυτίδην, καὶ ὀφέλτιον, ἠδ' ἀγέλαον,
αἴσυμνόν τ' ὦρόν τε, καὶ ἱππόνοον μενεχάρμην.
τοὺς, ἄρ' ὅγ' ἡγεμόνας δαναῶν ἕλεν. αὐτὰρ ἔπειτα
πληθύν, ὡς ὁπότε ζέφυρος νέφεα στυφελίξῃ,
ἀργεστᾶο νότοιο βαθείῃ λαίλαπι τύπτων,
πολλὸν δὲ τρόφι κῦμα κυλίνδεται, ὑψόσε δ' ἄχνη
σκίδναται ἐξ ἀνέμοιο πολυπλάγκτοιο ἰωῆς.
ὣς ἄρα πυκνὰ καρήαθ', ὑφ' ἕκτορι δάμνατο λαῶν.
ἔνθα κε λοιγὸς ἔην, καὶ ἀμήχανα ἔργα γένοντο.
καί νύ κεν ἐν νήεσσι πέσον φεύγοντες ἀχαιοί,
εἰ μὴ τυδεΐδῃ διομήδεϊ κέκλετ' ὀδυσσεύς.
Τυδεΐδη τί παθόντε λελάσμεθα θούριδος ἀλκῆς.
ἀλλ' ἄγε δεῦρο πέπον, παρ' ἔμ' ἵστασο. δὴ γὰρ ἔλεγχος
ἔσσεται εἴ κεν νῆας ἕλῃ κορυθαίολος ἕκτωρ.
Τὸν δ' ἀπαμειβόμενος, προσέφη κρατερὸς διομήδης.
ἤτοι ἐγὼ μενέω καὶ τλήσομαι. ἀλλὰ μίνυνθα
ἡμέων ἔσσεται ἦδος, ἐπεὶ νεφεληγερέτα ζεύς,
τρωσὶν δὴ ἐθέλει δοῦναι κράτος ἠέ περ ἡμῖν.
ἦ. καὶ θυμβραῖον μὲν ἀφ' ἵππων ὦσε χαμᾶζε,
δουρὶ βαλὼν κατὰ μαζὸν ἀριστερόν. αὐτὰρ ὀδυσσεύς,
ἀντίθεον θεράποντα μολίονα τοῖο ἄνακτος.
τοὺς μὲν ἔπειτ' εἴασαν, ἐπεὶ πολέμου ἀπέπαυσαν.

τὼ δ'

αὐτὰρ ὁ, τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶν
ἔγχεΐ τ' ἄορί τε, μεγάλοισί τε χερμαδίοισιν,
ὄφρα οἱ αἷμ' ἔτι θερμὸν ἀνήνοθεν ἐξ ὠτειλῆς.
αὐτὰρ ἐπεὶ τὸ μὲν ἕλκος ἐτέρσετο, παύσατο δ' αἷμα,
ὀξεῖαι ὀδύναι δῦνον μένος Ἀτρεΐδαο.
ὡς δ' ὅταν ὠδίνουσαν ἔχῃ βέλος ὀξὺ γυναῖκα
δριμύ, τό, τε προϊεῖσι μογοστόκοι Εἰλείθυιαι
Ἥρης θυγατέρες πικρὰς ὠδῖνας ἔχουσαι,
ὣς ὀξεῖ' ὀδύναι δῦνον μένος Ἀτρεΐδαο.
ἐς δίφρον δ' ἀνόρουσε καὶ ἡνιόχῳ ἐπέτελλε,
νηυσὶν ἐπὶ γλαφυρῇσιν ἐλαυνέμεν· ἤχθετο γὰρ κῆρ.
ἤϋσε δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς.
Ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες.
ὑμεῖς μὲν νῦν νηυσὶν ἀμύνετε ποντοπόροισι
φύλοπιν ἀργαλέην, ἐπεὶ οὐκ ἐμὲ μητίετα Ζεὺς
εἴασε Τρώεσσι πανημέριον πολεμίζειν.
Ὣς ἔφαθ', ἡνίοχος δ' ἵμασε καλλίτριχας ἵππους,
νῆας ἔπι γλαφυράς· τὼ δ' οὐκ ἀέκοντε πετέσθην.
ἄφρεον δὲ στήθεα, ῥαίνοντο δὲ νέρθε κονίῃ,
τειρόμενον βασιλῆα μάχης ἀπάνευθε φέροντε.
Ἕκτωρ δ' ὡς ἐνόησ' Ἀγαμέμνονα νόσφι κιόντα,
Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας.
Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταί,
ἀνέρες ἐστὲ φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς.
οἴχετ' ἀνὴρ ἄριστος, ἐμοὶ δὲ μέγ' εὖχος ἔδωκε
Ζεὺς Κρονίδης, ἀλλ' ἰθὺς ἐλαύνετε μώνυχας ἵππους
ἰφθίμων Δαναῶν, ἵν' ὑπέρτερον εὖχος ἄρησθε.
Ὣς εἰπών, ὦρσε μένος καὶ θυμὸν ἑκάστου.
ὡς δ' ὅτε πού τις θηρητὴρ κύνας ἀργιόδοντας
σεύῃ ἐπ' ἀγροτέρῳ συῒ καπρίῳ, ἠὲ λέοντι,

ἰφιδάμας δὲ κατὰ ζώνην θώρηκος ἔνερθε
νύξ', ἐπὶ δ' αὐτὸς ἔρεισε βαρείῃ χειρὶ πιθήσας·
οὐδ' ἔτορε ζωστῆρα παναίολον· ἀλλὰ πολὺ πρὶν
ἀργύρῳ ἀντομένη μόλιβος ὣς ἐτράπετ' αἰχμή·
καὶ τό γε χειρὶ λαβὼν εὐρυκρείων ἀγαμέμνων
ἕλκ' ἐπὶ οἷ μεμαὼς ὥς τε λίς· ἐκ δ' ἄρα χειρὸς
σπάσσατο· τὸν δ' ἄορι πλῆξ' αὐχένα· λῦσε δὲ γυῖα·
ὣς ὁ μὲν αὖθι πεσὼν, κοιμήσατο χάλκεον ὕπνον·
οἰκτρὸς, ἀπὸ μνηστῆς ἀλόχου ἀστοῖσιν ἀρήγων
κουριδίης, ἧς οὔτι χάριν ἴδε· πολλὰ δ' ἔδωκε·
πρῶθ' ἑκατὸν βοῦς δῶκεν, ἔπειτα δὲ, χίλι' ὑπέστη
αἶγας ὁμοῦ καὶ ὄϊς, τά οἱ ἄσπετα ποιμαίνοντο·
δὴ τότε γ' ἀτρείδης ἀγαμέμνων ἐξενάριξε·
βῆ δὲ φέρων ἀν' ὅμιλον ἀχαιῶν τεύχεα καλά·
τὸν δ' ὡς οὖν ἐνόησε κόων ἀριδείκετος ἀνδρῶν,
πρεσβυγενὴς ἀντηνορίδης, κρατερόν ῥά ἑ πένθος
ὀφθαλμοὺς ἐκάλυψε, κασιγνήτοιο πεσόντος·
στῆ δ' εὐρὰξ σὺν δουρὶ λαθὼν ἀγαμέμνονα δῖον·
νύξε δέ μιν κατὰ χεῖρα μέσην, ἀγκῶνος ἔνερθεν·
ἀντικρὺ δὲ διέσχε φαεινοῦ δουρὸς ἀκωκή·
ῥίγησέν τ' ἄρ' ἔπειτα ἄναξ ἀνδρῶν ἀγαμέμνων·
ἀλλ' οὐδ' ὣς ἀπέληγε μάχης, ἠδὲ πτολέμοιο·
ἀλλ' ἐπόρουσε κόωνι ἔχων ἀνεμοτρεφὲς ἔγχος·
ἤτοι ὁ, ἰφιδάμαντα κασίγνητον, καὶ ὄπατρον,
ἕλκε ποδὸς μεμαὼς, καὶ ἀΰτει πάντας ἀρίστους·
τὸν δ' ἕλκοντ' ἀν' ὅμιλον ὑπ' ἀσπίδος ὀμφαλοέσσης
οὔτησε ξυστῷ χαλκήρεϊ, λῦσε δὲ γυῖα·
τοῖο δ' ἐπ' ἰφιδάμαντι, κάρη ἀπέκοψε παραστάς·
ἔνθ' ἀντήνορος υἷες ὑπ' ἀτρείδῃ βασιλῆϊ
πότμον ἀναπλήσαντες, ἔδυν δόμον ἄϊδος εἴσω·

αὐτὰρ

τόφρ' ὑπόεικε μάχης, τὸν δ' ἄλλον λαὸν ἄνωχθι
μάρνασθαι δηΐοισι κατὰ κρατερὴν ὑσμίνην.
αὐτὰρ ἐπεί κ' ἢ δουρὶ τυπεὶς, ἢ βλήμενος ἰῷ,
ἐς ἵππους ἅλεται, τότε τοι κράτος ἐγγυαλίξει
κτείνειν εἰσόκε νῆας ἐϋσσέλμους ἀφίκηαι.
δύῃ τ' ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθοι.
ἡ μὲν ἄρ ὣς εἰποῦσ', ἀπέβη πόδας ὠκέα Ἶρις.
Ἕκτωρ δ' ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε.
πάλλων δ' ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ
ὀτρύνων μαχέσασθαι ἔγειρε δὲ φύλοπιν αἰνήν.
οἱ δ' ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν ἀχαιῶν.
ἀργεῖοι δ' ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας.
ἀρτύνθη δὲ μάχη. στὰν δ' ἀντίοι. ἐν δ' ἀγαμέμνων.
πρῶτος ὄρουσ' ἔθελεν δὲ πολὺ προμάχεσθαι ἁπάντων.
ἔσπετε νῦν μοι μοῦσαι ὀλύμπια δώματ' ἔχουσαι.
ὅς τις δὴ πρῶτος ἀγαμέμνονος ἀντίος ἦλθεν.
ἢ αὐτῶν τρώων ἠὲ κλειτῶν ἐπικούρων.
ἰφιδάμας ἀντηνορίδης ἠΰς τε μέγας τε.
ὃς τράφη ἐν θρᾴκῃ ἐριβώλακι μητέρι μήλων.
κισσεὺς τόν γ' ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόντα.
μητροπάτωρ ὃς τίκτε θεανὼ καλλιπάρηον.
αὐτὰρ ἐπεί ῥ' ἥβης ἐρικυδέος ἵκετο μέτρον,
αὐτοῦ μιν κατέρυκε. δίδου δ' ὅ γε θυγατέρα ἥν.
γήμας δ', ἐκ θαλάμοιο μετὰ κλέος ἵκετ' ἀχαιῶν,
σὺν δυοκαίδεκα νηυσὶ κορωνίσιν, αἵ οἱ ἕποντο.
τὰς μὲν, ἔπειτ' ἐν περκώτῃ, λίπε νῆας ἐΐσας.
αὐτὰρ ὁ πεζὸς ἐὼν, ἐς ἴλιον εἰληλούθει.
ὅς ῥα τότ' ἀτρείδεω ἀγαμέμνονος ἀντίος ἦλθεν.
οἱ δ' ὅτε δὴ σχεδὸν ἦσαν ἐπ' ἀλλήλοισιν ἰόντες,
ἀτρείδης μὲν ἅμαρτε. παραὶ δέ οἱ ἐτράπετ' ἔγχος.

πάσας· τῇ δέ τ' ἰῇ ἀναφαίνεται αἰπὺς ὄλεθρος,
τῆς δ' ἐξ αὐχέν' ἔαξε λαβὼν κρατεροῖσιν ὀδοῦσι
πρῶτον· ἔπειτα δέ θ' αἷμα, καὶ ἔγκατα πάντα λαφύσσει,
ὣς τοὺς ἀτρείδης ἔφεπε κρείων ἀγαμέμνων,
αἰὲν ἀποκτείνων τὸν ὀπίστατον, οἱ δὲ φέβοντο.
πολλοὶ δὲ πρηνεῖς τε καὶ ὕπτιοι ἔκπεσον ἵππων
ἀτρείδεω ὑπὸ χερσὶ· περὶ πρὸ γὰρ ἔγχεϊ θῦεν.
ἀλλ' ὅτε δὴ τάχ' ἔμελλεν ὑπὸ πτόλιν αἰπύ τε τεῖχος
ἵξεσθαι, τότε δή ῥα πατὴρ ἀνδρῶν τε θεῶν τε
ἴδης ἐν κορυφῇσι καθέζετο πιδηέσσης,
οὐρανόθεν καταβάς· ἔχε δὲ στεροπὴν μετὰ χερσίν.
ἶριν δ' ὤτρυνε χρυσόπτερον ἀγγελέουσαν.
Βάσκ' ἴθ' ἶρι ταχεῖα· τὸν ἕκτορι μῦθον ἔνισπε.
ὄφρ' ἂν μέν κεν ὁρᾷ ἀγαμέμνονα ποιμένα λαῶν,
θύνοντ' ἐν προμάχοισιν ἐναίροντα στίχας ἀνδρῶν,
τόφρ' ἀναχωρείτω, τὸν δ' ἄλλον λαὸν ἀνώχθω,
μάρνασθαι δηΐοισι κατὰ κρατερὴν ὑσμίνην.
αὐτὰρ ἐπεί κ' ἢ δουρὶ τυπεὶς ἢ βλήμενος ἰῷ,
ἐς ἵππους ἅλεται, τότε οἱ κράτος ἐγγυαλίξω,
κτείνειν ἐς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκηται,
δύῃ τ' ἠέλιος, καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθοι.
Ὣς ἔφατ'· οὐδ' ἀπίθησε ποδήνεμος ὠκέα ἶρις.
βῆ δὲ κατ' ἰδαίων ὀρέων ἐς ἴλιον ἱρήν.
εὗρ' υἱὸν πριάμοιο δαΐφρονος ἕκτορα δῖον,
ἑσταότ' ἔν θ' ἵπποισι καὶ ἅρμασι κολλητοῖσιν.
ἀγχοῦ δ' ἱσταμένη, προσέφη πόδας ὠκέα ἶρις.
ἕκτορ υἱὲ πριάμοιο διὶ μῆτιν ἀτάλαντε,
ζεύς με πατὴρ προέηκε τεῒν τάδε μυθήσασθαι.
ὄφρ' ἂν μέν κεν ὁρᾷς ἀγαμέμνονα ποιμένα λαῶν,
θύνοντ' ἐν προμάχοισιν ἐναίροντα στίχας ἀνδρῶν,

τόφρ'

δουρὶ βαλὼν πρὸς στῆθος, ὃ δ' ὕπτιος οὔδει ἐρείσθη.
ἱππόλοχος δ' ἀπόρουσε, τὸν αὖ χαμαὶ ἐξενάριξε
χεῖρας ἀπὸ ξίφεϊ τμήξας, ἀπό τ' αὐχένα κόψας·
ὅλμον δ' ὥς, ἔσσευε κυλίνδεσθαι δι' ὁμίλου.
τοὺς μὲν, ἔασ'· ὁ δ' ὅθι πλεῖσται κλονέοντο φάλαγγες
τῇ ῥ' ἐνόρουσ', ἅμα δ' ἄλλοι ἐϋκνήμιδες ἀχαιοί.
πεζοὶ μὲν πεζοὺς ὄλεκον φεύγοντας ἀνάγκῃ,
ἱππεῖς δ' ἱππῆας· ὑπὸ δέ σφισιν ὦρτο κονίη
ἐκ πεδίου, τὴν ὦρσαν ἐρίγδουποι πόδες ἵππων
χαλκῷ δηιόωντες· ἀτὰρ κρείων ἀγαμέμνων,
αἰὲν ἀποκτείνων ἕπετ' ἀργείοισι κελεύων.
ὡς δ' ὅτε πῦρ ἀΐδηλον ἐν ἀξύλῳ ἐμπέσῃ ὕλῃ,
πάντῃ τ' εἰλυφόων ἄνεμος φέρει, οἱ δέ τε θάμνοι
πρόρριζοι πίπτουσιν ἐπειγόμενοι πυρὸς ὁρμῇ,
ὣς ἄρ' ὑπ' ἀτρείδῃ ἀγαμέμνονι πῖπτε κάρηνα
τρώων φευγόντων, πολλοὶ δ' ἐριαύχενες ἵπποι,
κεῖν' ὄχεα κροτάλιζον ἀνὰ πτολέμοιο γεφύρας,
ἡνιόχους ποθέοντες ἀμύμονας· οἱ δ' ἐπὶ γαίῃ
κείατο, γύπεσσιν πολὺ φίλτεροι, ἢ ἀλόχοισιν.
ἕκτορα δ' ἐκ βελέων ὕπαγε ζεὺς, ἔκ τε κονίης
ἔκ τ' ἀνδροκτασίης, ἔκ τ' αἵματος, ἔκ τε κυδοιμοῦ.
ἀτρείδης δ' ἕπετο σφεδανὸν δαναοῖσι κελεύων.
οἱ δὲ, παρ' ἴλου σῆμα παλαιοῦ δαρδανίδαο,
μέσσον κὰπ πεδίον παρ' ἐρινεὸν ἐσσεύοντο,
ἱέμενοι πόλεως· ὁ δὲ κεκλήγων ἕπετ' αἰεὶ
ἀτρείδης, λύθρῳ δ' ἐπαλάσσετο χεῖρας ἀάπτους.
ἀλλ' ὅτε δὴ σκαιάς τε πύλας καὶ φηγὸν ἵκοντο,
ἔνθα ἄρα δὴ ἵσταντο· καὶ ἀλλήλους ἀνέμιμνον.
οἱ δ' ἔτι καμμέσσον πεδίον φοβέοντο βόες ὥς,
ἅς τε λέων ἐφόβησε μολὼν ἐν νυκτὸς ἀμολγῷ

ῥηϊδίως ξυνέαξε λαβὼν κρατεροῖσιν ὀδοῦσιν
ἐλθὼν ἐς εὐνήν, ἁπαλόν τέ σφ' ἦτορ ἀπηύρα·
ἡ δ' εἴπερ τε τύχῃσι μάλα σχεδὸν, οὐ δύναταί σφιν
χραισμεῖν, αὐτὴν γάρ μιν ὑπὸ τρόμος αἰνὸς ἱκάνει·
καρπαλίμως δ' ἤϊξε διὰ δρυμὰ πυκνὰ καὶ ὕλην
σπεύδουσ' ἱδρώουσα κραταιοῦ θηρὸς ὑφ' ὁρμῆς,
ὣς ἄρα τοῖς, οὔ τις δύνατο χραισμῆσαι ὄλεθρον
τρώων, ἀλλὰ καὶ αὐτοὶ ὑπ' ἀργείοισι φέβοντο.
αὐτὰρ ὃ, πείσανδρόν τε, καὶ ἱππόλοχον μενεχάρμην,
υἱέας ἀντιμάχοιο δαΐφρονος, ὅς ῥα μάλιστα
χρυσὸν ἀλεξάνδροιο δεδεγμένος ἀγλαὰ δῶρα
οὐκ εἴασχ' ἑλένην δόμεναι ξανθῷ μενελάῳ,
τοῦ περ δὴ δύο παῖδε λάβε κρείων ἀγαμέμνων,
εἰν ἑνὶ δίφρῳ ἐόντας, ὁμοῦ δ' ἔχον ὠκέας ἵππους.
ἐκ γάρ σφεων χειρῶν φύγον ἡνία σιγαλόεντα.
τὼ δὲ κυκηθήτην. ὁ δ' ἐναντίον ὦρτο λέων ὣς
ἀτρείδης. τὼ δ' αὖτ' ἐκ δίφρου γουναζέσθην.
ζώγρει ἀτρέος υἱὲ, σὺ δ' ἄξια δέξαι ἄποινα,
πολλὰ δ' ἐν ἀφνειοῦ πατρὸς κειμήλια κεῖται,
χαλκός τε χρυσός τε, πολύκμητός τε σίδηρος.
τῶν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσι' ἄποινα,
εἰ νῶϊ ζωοὺς πεπύθοιτ' ἐπὶ νηυσὶν ἀχαιῶν.
Ὡς τώγε κλαίοντε, προσαυδήτην βασιλῆα
μειλιχίοις ἐπέεσσιν, ἀμείλικτον δ' ὄπ' ἄκουσαν.
εἰ μὲν δὴ ἀντιμάχοιο δαΐφρονος υἱέες ἐστὸν,
ὅς ποτ' ἐνὶ τρώων ἀγορῇ μενέλαον ἄνωγεν
ἀγγελίην ἐλθόντα σὺν ἀντιθέῳ ὀδυσῆϊ
αὖθι κατακτεῖναι, μηδ' ἐξέμεν ἂψ ἐς ἀχαιούς.
νῦν μὲν δὴ τοῦ πατρὸς ἀεικέα τίσετε λώβην.
ἦ. καὶ πείσανδρον μὲν ἀφ' ἵππων ὦσε χαμᾶζε,

δουρὶ

ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ,
τόφρα μάλ' ἀμφοτέρων βέλε' ἥπτετο· πῖπτε δὲ λαός.
ἦμος δὲ δρυτόμος ἀνὴρ ὡπλίσσατο δόρπον,
οὔρεος ἐν βήσσῃσιν ἐπεί τ' ἐκορέσσατο χεῖρας
τάμνων δένδρεα μακρά, ἅδος τέ μιν ἵκετο θυμόν,
σίτου τε γλυκεροῖο περὶ φρένας ἵμερος αἱρεῖ,
τῆμος σφῇ ἀρετῇ δαναοὶ ῥήξαντο φάλαγγας
κεκλόμενοι ἑτάροισι κατὰ στίχας· ἐν δ' ἀγαμέμνων
πρῶτος ὄρουσ'· ἕλε δ' ἄνδρα βιήνορα ποιμένα λαῶν
αὐτόν· ἔπειτα δ' ἑταῖρον ὀϊλῆα πλήξιππον.
ἤτοι ὅγ' ἐξ ἵππων κατεπάλμενος ἀντίος ἔστη.
τὸν δ' ἰθὺς μεμαῶτα μετώπιον ὀξέϊ δουρὶ
νύξ, οὐδὲ στεφάνη δόρυ οἱ σχέθε χαλκοβάρεια.
ἀλλὰ δι' αὐτῆς ἦλθε καὶ ὀστέου, ἐγκέφαλος δὲ,
ἔνδον ἅπας πεπάλακτο, δάμασσε δέ μιν μεμαῶτα.
καὶ τοὺς μὲν λίπεν αὖθι ἄναξ ἀνδρῶν ἀγαμέμνων,
στήθεσι παμφαίνοντας, ἐπεὶ περίδυσε χιτῶνας.
αὐτὰρ ὁ βῆ ῥ' ἶσόν τε, καὶ ἄντιφον ἐξεναρίξων,
υἷε δύω πριάμοιο νόθον καὶ γνήσιον ἄμφω,
εἰν ἑνὶ δίφρῳ ἐόντας· ὁ μὲν νόθος ἡνιόχευεν.
ἄντιφος αὖ, παρέβασκε περικλυτός· ὥ ποτ' ἀχιλλεὺς
ἴδης ἐν κνημοῖσι δίδη μόσχοισι λύγοισι
ποιμαίνοντ', ἐπ' ὄεσσι λαβὼν καὶ ἔλυσεν ἀποίνων,
δὴ τότ' ἀτρείδης εὐρυκρείων ἀγαμέμνων,
τὸν μὲν ὑπὲρ μαζοῖο κατὰ στῆθος βάλε δουρί.
ἄντιφον αὖ παρὰ οὖς ἔλασε ξίφει, ἐκ δ' ἔβαλ' ἵππων.
σπερχόμενος δ' ἀπὸ τοῖιν, ἐσύλα τεύχεα καλὰ
γινώσκων· καὶ γάρ σφε πάρος παρὰ νηυσὶ θοῇσιν
εἶδεν, ὅτ' ἐξ ἴδης ἄγαγεν πόδας ὠκὺς ἀχιλλεύς.
ὡς δὲ λέων ἐλάφοιο ταχείης νήπια τέκνα

αἵματι μυδαλέας ἐξ αἰθέρος, οὕνεκ' ἔμελλε
πολλὰς ἰφθίμους κεφαλὰς, ἄϊδι προϊάψειν.
Τρῶες δ' αὖθ' ἑτέρωθεν ἐπὶ θρωσμῷ πεδίοιο,
ἕκτορά τ' ἀμφὶ μέγαν, καὶ ἀμύμονα πουλυδάμαντα,
αἰνείαν θ', ὃς τρωσὶ θεὸς ὣς τίετο δήμῳ.
τρεῖς τ' ἀντηνορίδας, πόλυβον, καὶ ἀγήνορα δῖον.
ἠΐθεόν τ' ἀκάμαντ', ἐπιείκελον ἀθανάτοισιν.
ἕκτωρ δ' ἐν πρώτοισι φέρ' ἀσπίδα πάντοσε ἴσην.
οἷος δ' ἐκ νεφέων ἀναφαίνεται οὔλιος ἀστὴρ,
παμφαίνων, ὅτε δ' αὖτις ἔδυ νέφεα σκιόεντα,
ὣς ἕκτωρ ὁτὲ μέν τε μετὰ πρώτοισι φάνεσκεν,
ἄλλοτε δ', ἐν πυμάτοισι κελεύων. πᾶς δ' ἄρα χαλκῷ
λάμφ', ὥς τε στεροπὴ πατρὸς διὸς αἰγιόχοιο.
οἱ δ', ὥς τ' ἀμητῆρες ἐναντίοι ἀλλήλοισιν,
ὄγμον ἐλαύνωσιν ἀνδρὸς μάκαρος κατ' ἄρουραν.
πυρῶν ἢ κριθῶν, τὰ δὲ δράγματα ταρφέα πίπτει,
ὣς τρῶες καὶ ἀχαιοὶ ἐπ' ἀλλήλοισι θορόντες,
δῄουν. οὐδ' ἕτεροι μνώοντ' ὀλοοῖο φόβοιο.
ἴσας δ' ὑσμίνη κεφαλὰς ἔχεν. οἱ δὲ λύκοι ὣς
θῦνον. ἔρις δ' ἄρ' ἔχαιρε πολύστονος εἰσορόωσα.
οἴη γάρ ῥα θεῶν παρετύγχανε μαρναμένοισιν.
οἱ δ' ἄλλοι, οὔ σφιν πάρεσαν θεοί, ἀλλὰ ἕκηλοι
οἷσιν ἐνὶ μεγάροισι καθήατο, ἧχι ἑκάστῳ
δώματα καλὰ τέτυκτο, κατὰ πτύχας οὐλύμποιο.
πάντες δ' ᾐτιόωντο κελαινεφέα κρονίωνα.
οὕνεκ' ἄρα τρώεσσιν ἐβούλετο κῦδος ὀρέξαι.
τῶν μὲν ἄρ' οὐκ ἀλέγιζε πατήρ. ὁ δὲ, νόσφι λιασθεὶς,
τῶν ἄλλων ἀπάνευθε καθέζετο κύδεϊ γαίων,
εἰσορόων τρώων τε πόλιν καὶ νῆας ἀχαιῶν,
χαλκοῦ τε στεροπὴν, ὀλλύντας τ', ὀλλυμένους τε.

ὄφρα

τοῦ δ᾽ ἤτοι δέκα οἶμοι ἔσαν μέλανος κυάνοιο,
δώδεκα δὲ χρυσοῖο, καὶ εἴκοσι κασσιτέροιο.
κυάνεοι δὲ δράκοντες ὀρωρέχατο ποτὶ δειρὴν
τρεῖς, ἑκάτερθ᾽ ἴρισιν ἐοικότες, ἅς τε κρονίων
ἐν νέφεϊ στήριξε τέρας μερόπων ἀνθρώπων.
ἀμφὶ δ᾽ ἄρ ὤμοισιν βάλετο ξίφος, ἐν δέ οἱ ἧλοι
χρύσεοι πάμφαινον, ἀτὰρ περὶ κουλεὸν ἦεν
ἀργύρεον χρυσέοισιν ἀορτήρεσσιν ἀρηρός.
ἂν δ᾽ ἕλετ᾽ ἀμφιβρότην πολυδαίδαλον ἀσπίδα θοῦριν
καλήν, ἣν περὶ μὲν κύκλοι δέκα χάλκεοι ἦσαν.
ἐν δέ οἱ ὀμφαλοὶ ἦσαν ἐείκοσι κασσιτέροιο
λευκοί, ἐν δὲ μέσοισιν ἔην μέλανος κυάνοιο.
τῇ δ᾽ ἐπὶ μὲν, γοργὼ βλοσυρῶπις ἐστεφάνωτο
δεινὸν δερκομένη, περὶ δὲ, δεῖμός τε φόβος τε.
τῆς δὲ ἐξ ἀργύρεος τελαμὼν ἦν, αὐτὰρ ἐπ᾽ αὐτῷ
κυάνεος ἐλέλικτο δράκων, κεφαλαὶ δέ οἱ ἦσαν
τρεῖς ἀμφιστρεφέες, ἑνὸς αὐχένος ἐκπεφυυῖαι.
κρατὶ δ᾽ ἐπ᾽ ἀμφίφαλον κυνέην θέτο, τετραφάληρον
ἵππουριν, δεινὸν δὲ λόφος καθύπερθεν ἔνευε.
εἵλετο δ᾽ ἄλκιμα δοῦρε δύω, κεκορυθμένα χαλκῷ
ὀξέα, τῆλε δὲ χαλκὸς ἀπ᾽ αὐτόφιν οὐρανὸν εἴσω
λάμπ᾽, ἐπὶ δ᾽ ἐγδούπησαν ἀθηναίη τε καὶ ἥρη.
τιμῶσαι βασιλῆα, πολυχρύσοιο μυκήνης.
ἡνιόχῳ μὲν ἔπειτα ἑῷ, ἐπέτελλεν ἕκαστος,
ἵππους εὖ κατὰ κόσμον ἐρυκέμεν αὖθ᾽ ἐπὶ τάφρον.
αὐτοὶ δὲ πρυλέες σὺν τεύχεσι θωρηχθέντες,
ῥώοντ᾽, ἄσβεστος δὲ βοὴ γένετ᾽ ἠῶθι πρό.
φθὰν δὲ μέγ᾽ ἱππήων ἐπὶ τάφρον κοσμηθέντες
ἱππῆες δ᾽ ὀλίγον μετεκίαθον, ἐν δὲ κυδοιμὸν,
ὦρσε κακὸν κρονίδης· κατὰ δ᾽ ὑψόθεν ἧκεν ἐέρσας

# ΙΛΙΑΔΟΣ .Λ. ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

λάμβδα δ' ἀριστῆας δαναῶν βάλεν ἕκτορος ἄνδρεις.

Ὡς δ' ἐκ λεχέων παρ' ἀγαυοῦ τιθωνοῖο,
ὤρνυθ', ἵν' ἀθανάτοισι φόως φέροι, ἠδὲ βροτοῖσι.
ζεὺς δ' ἔριδα προΐαλλε θοὰς ἐπὶ νῆας ἀχαιῶν
ἀργαλέην, πολέμοιο τέρας μετὰ χερσὶν ἔχουσαν.
στῆ δ' ἐπ' ὀδυσῆος μεγακήτεϊ νηὶ μελαίνῃ
ἥ ῥ' ἐν μεσσάτῳ ἔσκε γεγωνέμεν ἀμφοτέρωσε,
ἠμὲν ἐπ' αἴαντος κλισίας τελαμωνιάδαο,
ἠδ' ἐπ' ἀχιλλῆος, τοί ῥ' ἔσχατα νῆας ἐΐσας
εἴρυσαν, ἠνορέῃ πίσυνοι καὶ κάρτεϊ χειρῶν.
ἔνθα στᾶσ' ἤϋσε θεά, μέγα τε δεινόν τε
ὄρθι' ἀχαιοῖσιν, μέγα δὲ σθένος ἔμβαλ' ἑκάστῳ
καρδίῃ, ἄλληκτον πολεμίζειν, ἠδὲ μάχεσθαι.
τοῖσι δ' ἄφαρ πόλεμος γλυκίων γένετ' ἠὲ νέεσθαι
ἐν νηυσὶ γλαφυρῇσι, φίλην ἐς πατρίδα γαῖαν.
ἀτρείδης δ' ἐβόησεν, ἰδὲ ζώννυσθαι ἄνωγεν
ἀργείους, ἐν δ' αὐτὸς ἐδύσατο νώροπα χαλκόν.
κνημῖδας μὲν πρῶτα, περὶ κνήμῃσιν ἔθηκε
καλάς, ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας.
δεύτερον αὖ, θώρηκα περὶ στήθεσσιν ἔδυνε,
τόν, ποτέ οἱ κινύρης δῶκε ξενήϊον εἶναι.
πεύθετο γὰρ κύπρονδε μέγα κλέος, οὕνεκ' ἀχαιοί
ἐς τροίην νήεσσιν ἀναπλεύσεσθαι ἔμελλον,
τοὔνεκά οἱ τὸν δῶκε χαριζόμενος βασιλῆϊ.

τοῦ δ' ἤτοι

ἐς ῥ' ἀσαμίνθους βάντες ἐϋξέστας λούσαντο.
τὼ δὲ λοεσσαμένω, καὶ ἀλειψαμένω λίπ' ἐλαίῳ.
δείπνῳ ἐφιζανέτην ἀπὸ δὲ κρητῆρος ἀθήνῃ
πλείου ἀφυσσάμενοι λεῖβον μελιηδέα οἶνον.

## ΥΠΟΘΕΣΙΣ ΤΗΣ. Λ. ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

ἀ Γαμέμνων αὐτός τε ὁπλισάμενος, καὶ τοὺς ἄλλους καθοπλίσας ἕλληνας, ἐξάγει ἐπὶ τὸν πόλεμον. ἕκτωρ δὲ διὸς κελεύσαντος, ἀναχωρεῖ τῆς μάχης, ἕως ἀγαμέμνων ἐπὶ τὸν ναύσταθμον διασώζεται. μετὰ ταῦτα ὀδυσσεὺς κυκλωσαμένων αὐτὸν τῶν τρώων, ἀμύνεται αὐτούς, αἴαντος καὶ μενελάου βοηθησάντων αὐτῷ, τιτρώσκονται μέντοι τῶν ἑλλήνων οἱ ἄριστοι. ἀγαμέμνων μὲν, ὑπὸ κόωνος. ὀδυσσεὺς δὲ, ὑπὸ σώκου. ὑπὸ δὲ ἀλεξάνδρου τοξεύονται διομήδης καὶ εὐρύπυλος, καὶ μαχάων, ὃν ἐπανιόντα, σὺν νέστορι θεασάμενος ἀχιλλεύς, διαπέμπεται πάτροκλον μαθησόμενον, τίς εἴη ὁ τετρωμένος. ὁ δὲ ἀφικόμενος καὶ μαθὼν μαχάονα εἶναι, παρὰ τοῦ νέστορος, προτρέπεται ἢ τὸν ἀχιλλέα πεῖσαι συμμαχῆσαι τοῖς ἕλλησιν, ἢ αὐτὸς γοῦν λαβὼν τὴν παντευχίαν τοῦ ἀχιλλέως, ἐξελθεῖν εἰς μάχην. ἐπανερχόμενος δὲ περιτυχὼν εὐρυπύλῳ, κομίζει εἰς τὰς ναῦς θεραπεύει.

φώων· ἦ τίς σφῶι πόρεν θεὸς ἀντιβολήσας.
αἰνῶς ἀκτίνεσσιν ἐοικότες ἠελίοιο.
αἰεὶ μὲν Τρώεσσ' ἐπιμίσγομαι, οὐδέ τί φημι
μιμνάζειν παρὰ νηυσὶ γέρων περ ἐὼν πολεμιστής.
ἀλλ' οὔπω τοίους ἵππους ἴδον, οὐδ' ἐνόησα.
ἀλλά τιν' ὔμμι ὀΐω δόμεναι θεὸν ἀντιάσαντα.
ἀμφοτέρω γὰρ σφῶϊ φιλεῖ νεφεληγερέτα Ζεύς.
κούρη τ' αἰγιόχοιο Διὸς γλαυκῶπις Ἀθήνη.
Τὸν δ' ἀπαμειβόμενος, προσέφη πολύμητις Ὀδυσσεύς.
ὦ νέστορ νηληϊάδη μέγα κῦδος ἀχαιῶν,
ῥεῖα θεός γ' ἐθέλων καὶ ἀμείνονας ἠέ περ οἵδε.
ἵππους δωρήσαιτ' ἐπειὴ πολὺ φέρτεροί εἰσιν.
ἵπποι δ' οἵδε γεραιὲ νεήλυδες οὓς ἐρεείνεις,
Θρηΐκιοι· τὸν δέ σφιν ἄνακτ' ἀγαθὸς Διομήδης
ἔκτανε, πὰρ δ' ἑτάρους δυοκαίδεκα πάντας ἀρίστους.
τὸν τρισκαιδέκατον σκοπὸν εἵλομεν ἐγγύθι νηῶν.
τόν ῥα διοπτῆρα στρατοῦ ἔμμεναι ἡμετέροιο,
ἕκτωρ τε προέηκε, καὶ ἄλλοι Τρῶες ἀγαυοί.
Ὣς εἰπών, τάφροιο διήλασε μώνυχας ἵππους
καγχαλόων· ἅμα δ' ἄλλοι ἴσαν χαίροντες ἀχαιοί.
οἳ δ' ὅτε Τυδεΐδεω κλισίην εὔτυκτον ἵκοντο.
ἵππους μὲν κατέδησαν ἐϋτμήτοισιν ἱμᾶσιν
φάτνῃ ἐφ' ἱππείῃ, ὅθι περ Διομήδεος ἵπποι
ἕστασαν ὠκύποδες μελιηδέα πυρὸν ἔδοντες.
νηῒ δ' ἐνὶ πρυμνῇ, ἔναρα βροτόεντα Δόλωνος
θῆκ' Ὀδυσσεύς, ὄφρ' ἱρὸν ἑτοιμασσαίατ' ἀθήνῃ.
αὐτοὶ δ' ἱδρῶ πολλὸν ἀπονίζοντο θαλάσσῃ
ἐσβάντες, κνήμας τε, ἰδὲ λόφον, ἀμφί τε μηρούς.
αὐτὰρ ἐπεί σφιν κῦμα θαλάσσης ἱδρῶ πολλὸν
νίψεν ἀπὸ χρωτός, καὶ ἀνέψυχθεν φίλον ἦτορ,

ἐς

ὡς ἴδ' ἀθηναίην μετὰ τυδέος υἱὸν ἕπουσαν,
τῇ, κοτέων, τρώων κατεδύσατο πουλὺν ὅμιλον.
ὦρσεν δὲ θρῃκῶν βουληφόρον ἱπποκόωντα,
ῥήσου ἀνεψιὸν ἐσθλόν· ὁ δ' ἐξ ὕπνου ἀνορούσας
ὡς ἴδε χῶρον ἐρῆμον ὅθ' ἕστασαν ὠκέες ἵπποι,
ἄνδρας τ' ἀσπαίροντας ἐν ἀργαλέῃσι φονῇσιν,
ᾤμωξεν τ' ἄρ ἔπειτα, φίλον τ' ὀνόμηνεν ἑταῖρον·
τρώων δὲ κλαγγή τε, καὶ ἄσπετος ὦρτο κυδοιμὸς
θυνόντων ἄμυδις· θηεῦντο δὲ μέρμερα ἔργα,
ὅσσ' ἄνδρες ῥέξαντες ἔβαν κοίλας ἐπὶ νῆας.
οἱ δ' ὅτε δή ῥ' ἵκανον ὅθι σκοπὸν ἕκτορος ἔκταν,
ἔνθ' ὀδυσεὺς μὲν ἔρυξε διὶ φίλος ὠκέας ἵππους,
τυδεΐδης δὲ χαμᾶζε θορὼν, ἔναρα βροτόεντα
ἐν χείρεσσ' ὀδυσῆϊ τίθει· ἐπεβήσατο δ' ἵππων·
μάστιξεν δ' ἵππους· τὼ δ' οὐκ ἀέκοντε πετέσθην
νῆας ἔπι γλαφυράς, τῇ, γὰρ φίλον ἔπλετο θυμῷ·
νέστωρ δὲ πρῶτος κτύπον ἄϊε, φώνησέν τε.
Ω φίλοι ἀργείων ἡγήτορες ἠδὲ μέδοντες,
ψεύσομαι ἢ ἔτυμον ἐρέω· κέλεται δέ με θυμός,
ἵππων μ' ὠκυπόδων ἀμφὶ κτύπος οὔατα βάλλει.
αἲ γὰρ δὴ ὀδυσεύς τε, καὶ ὁ κρατερὸς διομήδης
ὧδ' ἄφαρ ἐκ τρώων ἐλασαίατο μώνυχας ἵππους.
ἀλλ' αἰνῶς δείδοικα κατὰ φρένα μή τι πάθωσιν
ἀργείων οἱ ἄριστοι, ὑπὸ τρώων ὀρυμαγδοῦ.
οὔπω πᾶν εἴρητο ἔπος, ὅτ' ἄρ ἤλυθον αὐτοί.
καί ῥ' οἱ μὲν κατέβησαν ἐπὶ χθόνα, τοὶ, δὲ χαρέντες
δεξιῇ ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι.
Πρῶτος δ' ἐξερέεινε γερήνιος ἱππότα νέστωρ.
εἴπ' ἄγε μ' ὦ πολύαιν' ὀδυσεῦ, μέγα κῦδος ἀχαιῶν,
ὅππως τούσδ' ἵππους λάβετον καταδύντες ὅμιλον,

αἴγεσιν ἢ οἴεσι κακὰ φρονέων ἀνορούσῃ,
ὣς μὲν θρήϊκας ἄνδρας ἐπώχετο τυδέος υἱὸς,
ὄφρα δυώδεκ' ἔπεφνεν· ἀτὰρ πολύμητις ὀδυσσεὺς,
ὅν τινα τυδείδης, ἄορι πλήξειε παραστὰς,
τὸν δ' ὀδυσεὺς μετόπισθε λαβὼν ποδὸς ἐξερύσασκε,
τὰ φρονέων κατὰ θυμὸν, ὅπως καλλίτριχες ἵπποι
ῥεῖα διέλθοιεν μηδὲ τρομεοίατο θυμῷ
νεκροῖς ἀμβαίνοντες· ἀήθεσκον γὰρ ἔτ' αὐτῶν·
ἀλλ' ὅτε δὴ βασιλῆα κιχήσατο τυδέος υἱὸς,
τὸν τρισκαιδέκατον μελιηδέα θυμὸν ἀπηύρα,
ἀσθμαίνοντα, κακὸν γὰρ ὄναρ κεφαλῆφιν ἐπέστη
τὴν νύκτ', οἰνείδαο πάϊς διὰ μῆτιν ἀθήνης,
τόφρα δ' ἄρ ὁ τλήμων ὀδυσεὺς, λύε μώνυχας ἵππους,
σὺν δ' ἤειρεν ἱμᾶσι, καὶ ἐξήλαυνεν ὁμίλου
τόξῳ ἐπιπλήσσων, ἐπεὶ οὐ μάστιγα φαεινὴν
ποικίλου ἐκ δίφροιο νοήσατο χερσὶν ἑλέσθαι,
ῥοίζησεν δ' ἄρα, πιφαύσκων διομήδεϊ δίῳ·
αὐτὰρ ὁ μερμήριζε μένων ὅ, τι κύντερον ἕρδοι,
ἢ ὅ γε δίφρον ἑλὼν ὅθι ποικίλα τεύχε' ἔκειτο,
ῥυμοῦ ἐξερύοι, ἢ ἐκφέροι ὑψόσ' ἀείρας,
ἢ ἔτι τῶν πλεόνων θρηκῶν ἀπὸ θυμὸν ἕλοιτο·
ἕως ὁ ταῦθ' ὥρμαινε κατὰ φρένα, τόφρα δ' ἀθήνη
ἐγγύθεν ἱσταμένη, προσέφη διομήδεα δῖον·
νόστου δὴ μνῆσαι μεγαθύμου τυδέος υἱὲ,
νῆας ἐπὶ γλαφυρὰς, μὴ καὶ πεφοβημένος ἔλθῃς,
μή πού τις καὶ τρῶας ἐγείρῃσι θεὸς ἄλλος·

Ὣς φάθ', ὁ δὲ ξυνέηκε θεᾶς ὄπα φωνησάσης·
καρπαλίμως δ' ἵππων ἐπεβήσατο· κόψε δ' ὀδυσσεὺς
τόξῳ, τοὶ δ' ἐπέτοντο θοὰς ἐπὶ νῆας ἀχαιῶν·
οὐδ' ἀλαοσκοπίην εἶχεν ἀργυρότοξος ἀπόλλων,

ὡς ἴδ'

ὡς ἴδ' ἀθηναίην μετὰ τυδέος υἱὸν ἕπουσαν,
τῇ κοτέων, τρώων κατεδύσετο πουλὺν ὅμιλον·
ὦρσεν δὲ θρηκῶν βουληφόρον ἱπποκόωντα,
ῥήσου ἀνεψιὸν ἐσθλόν· ὁ δ' ἐξ ὕπνου ἀνορούσας
ὡς ἴδε χῶρον ἐρῆμον ὅθ' ἕστασαν ὠκέες ἵπποι,
ἄνδρας τ' ἀσπαίροντας ἐν ἀργαλέῃσι φονῇσιν,
ᾤμωξέν τ' ἄρ' ἔπειτα, φίλον τ' ὀνόμηνεν ἑταῖρον·
τρώων δὲ κλαγγή τε, καὶ ἄσπετος ὦρτο κυδοιμὸς
θυνόντων ἄμυδις· θηεῦντο δὲ μέρμερα ἔργα,
ὅσσ' ἄνδρες ῥέξαντες ἔβαν κοίλας ἐπὶ νῆας.
οἱ δ' ὅτε δή ῥ' ἵκανον ὅθι σκοπὸν ἕκτορος ἔκταν,
ἔνθ' ὀδυσεὺς μὲν ἔρυξε διῒ φίλος ὠκέας ἵππους,
τυδείδης δὲ χαμᾶζε θορὼν, ἔναρα βροτόεντα
ἐν χείρεσσ' ὀδυσῆϊ τίθει, ἐπεβήσετο δ' ἵππων·
μάστιξεν δ' ἵππους· τὼ δ' οὐκ ἀέκοντε πετέσθην
νῆας ἔπι γλαφυράς, τῇ γὰρ φίλον ἔπλετο θυμῷ·
νέστωρ δὲ πρῶτος κτύπον ἄϊε, φώνησέν τε.

Ὦ φίλοι ἀργείων ἡγήτορες ἠδὲ μέδοντες,
ψεύσομαι ἢ ἔτυμον ἐρέω· κέλεται δέ με θυμός,
ἵππων μ' ὠκυπόδων ἀμφικτύπος οὔατα βάλλει·
αἲ γὰρ δὴ ὀδυσεύς τε, καὶ ὁ κρατερὸς διομήδης
ὧδ' ἄφαρ ἐκ τρώων ἐλασαίατο μώνυχας ἵππους.
ἀλλ' αἰνῶς δείδοικα κατὰ φρένα μή τι πάθωσιν
ἀργείων οἱ ἄριστοι, ὑπὸ τρώων ὀρυμαγδοῦ.
οὔπω πᾶν εἴρητο ἔπος, ὅτ' ἄρ ἤλυθον αὐτοί.
καί ῥ' οἱ μὲν κατέβησαν ἐπὶ χθόνα, τοὶ δὲ χαρέντες
δεξιῇ ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι.

Πρῶτος δ' ἐξερέεινε γερήνιος ἱππότα νέστωρ.
εἴπ' ἄγε μ' ὦ πολύαιν' ὀδυσεῦ, μέγα κῦδος ἀχαιῶν,
ὅππως τούσδ' ἵππους λάβετον καταδύντες ὅμιλον

αἴγεσιν ἢ ὀΐεσσι κακὰ φρονέων ἐνορούσῃ,
ὣς μὲν θρήϊκας ἄνδρας ἐπῴχετο τυδέος υἱὸς,
ὄφρα δυώδεκ' ἔπεφνεν· ἀτὰρ πολύμητις ὀδυσσεὺς,
ὅν τινα τυδεΐδης, ἄορι πλήξειε παραστὰς,
τὸν δ' ὀδυσεὺς μετόπισθε λαβὼν ποδὸς ἐξερύσασκε,
τὰ φρονέων κατὰ θυμὸν, ὅπως καλλίτριχες ἵπποι
ῥεῖα διέλθοιεν μηδὲ τρομεοίατο θυμῷ
νεκροῖς ἀμβαίνοντες· ἀήθεσσον γὰρ ἔτ' αὐτῶν·
ἀλλ' ὅτε δὴ βασιλῆα κιχήσατο τυδέος υἱὸς,
τὸν τρισκαιδέκατον μελιηδέα θυμὸν ἀπηύρα,
ἀσθμαίνοντα, κακὸν γὰρ ὄναρ κεφαλῆφιν ἐπέστη
τὴν νύκτ', οἰνεΐδαο πάϊς διὰ μῆτιν ἀθήνης,
τόφρα δ' ἄρ ὁ τλήμων ὀδυσεὺς, λύε μώνυχας ἵππους,
σὺν δ' ἤειρεν ἱμᾶσι, καὶ ἐξήλαυνεν ὁμίλου
τόξῳ ἐπιπλήσσων, ἐπεὶ οὐ μάστιγα φαεινὴν
ποικίλου ἐκ δίφροιο νοήσατο χερσὶν ἑλέσθαι,
ῥοίζησεν δ' ἄρα, πιφαύσκων διομήδεϊ δίῳ·
αὐτὰρ ὁ μερμήριζε μένων ὅ, τι κύντατον ἕρδοι,
ἢ ὅ γε δίφρον ἑλὼν ὅθι ποικίλα τεύχε' ἔκειτο,
ῥυμοῦ ἐξερύοι, ἢ ἐκφέροι ὑψόσ' ἀείρας,
ἢ ἔτι τῶν πλεόνων θρῃκῶν ἀπὸ θυμὸν ἕλοιτο·
ἕως ὁ ταῦθ' ὥρμαινε κατὰ φρένα, τόφρα δ' ἀθήνη
ἐγγύθεν ἱσταμένη, προσέφη διομήδεα δῖον·
νόστου δὴ μνῆσαι μεγαθύμου τυδέος υἱὲ,
νῆας ἐπὶ γλαφυρὰς, μὴ καὶ πεφοβημένος ἔλθῃς,
μή πού τις καὶ τρῶας ἐγείρῃσι θεὸς ἄλλος·
Ὣς φάθ', ὁ δὲ ξυνέηκε θεᾶς ὄπα φωνησάσης·
καρπαλίμως δ' ἵππων ἐπεβήσατο· κόψε δ' ὀδυσσεὺς
τόξῳ, τοὶ δ' ἐπέτοντο θοὰς ἐπὶ νῆας ἀχαιῶν·
οὐδ' ἀλαοσκοπίην εἶχεν ἀργυρότοξος ἀπόλλων,

ὡς ἴδ'

φασγάνῳ ἀΐξας. ἀπὸ δ' ἄμφω κέρσε τένοντε.
φθεγγομένου δ' ἄρα τοῦ γε, κάρη κονίῃσιν ἐμίχθη.
τοῦ δ' ἀπὸ μὲν κτιδέην κυνέην κεφαλῆφιν ἕλοντο,
καὶ λυκέην, καὶ τόξα παλίντονα, καὶ δόρυ μακρόν.
καὶ τάγ' Ἀθηναίῃ ληΐτιδι δῖος Ὀδυσσεὺς,
ὑψόσ' ἀνέσχεθε χειρὶ, καὶ εὐχόμενος ἔπος ηὔδα.
Χαῖρε θεὰ τοῖσδεσσι, σὲ γὰρ πρώτην ἐν Ὀλύμπῳ
πάντων ἀθανάτων ἐπιβωσόμεθ'. ἀλλὰ καὶ αὖτις
πέμψον ἐπὶ Θρῃκῶν ἀνδρῶν, ἵππους τε, καὶ εὐνάς.
Ὣς ἄρ' ἐφώνησεν. καὶ ἀπὸ ἕθεν ὑψόσ' ἀείρας,
θῆκεν ἀνὰ μυρίκην. δέελον δ' ἐπὶ σῆμά τ' ἔθηκε.
συμμάρψας δόνακας, μυρίκης τ' ἐριθηλέας ὄζους,
μὴ λάθοι αὖτις ἰόντε θοὴν διὰ νύκτα μέλαιναν,
τὼ δὲ, βάτην προτέρω διά τ' ἔντεα καὶ μέλαν αἷμα.
αἶψα δ' ἐπὶ Θρῃκῶν ἀνδρῶν τέλος ἷξον ἰόντες.
οἳ δ' εὗδον καμάτῳ ἀδδηκότες. ἔντεα δέ σφιν
καλὰ παρ' αὐτοῖσιν χθονὶ κέκλιτο, εὖ κατὰ κόσμον
τριστοιχί. παρὰ δέ σφιν ἑκάστῳ δίζυγες ἵπποι.
Ῥῆσος δ' ἐν μέσῳ εὗδε, παρ' αὐτῷ δ' ὠκέες ἵπποι.
ἐξ ἐπιδιφριάδος πυμάτης ἱμᾶσι δέδεντο.
τὸν δ' Ὀδυσεὺς προπάροιθεν ἰδὼν Διομήδεϊ δεῖξεν.
οὗτός τοι Διόμηδες ἀνήρ. οὗτοι δέ τοι ἵπποι,
οὓς νῶϊν πίφαυσκε Δόλων, ὃν ἐπέφνομεν ἡμεῖς.
ἀλλ' ἄγε δὴ πρόφερε κρατερὸν μένος. οὐδέ τί σε χρὴ
ἑστάμεναι μέλεον σὺν τεύχεσιν, ἀλλὰ λύ' ἵππους.
ἠὲ σύ γ' ἄνδρας ἔναιρε, μελήσουσιν δέ μοι ἵπποι.
Ὣς φάτο, τῷ δ' ἔμπνευσε μένος γλαυκῶπις Ἀθήνη.
κτεῖνε δ' ἐπιστροφάδην, τῶν δὲ στόνος ὤρνυτ' ἀεικὴς,
ἄορι θεινομένων, ἐρυθαίνετο δ' αἵματι γαῖα.
ὡς δὲ λέων μήλοισιν ἀσημάντοισιν ἐπελθὼν,

Τὸν δ' ἠμείβετ' ἔπειτα Δόλων Εὐμήδεος υἱός·
τοὶ γὰρ ἐγὼ καὶ ταῦτα μάλ' ἀτρεκέως καταλέξω·
πρὸς μὲν ἁλὸς κᾶρες καὶ παίονες ἀγκυλότοξοι,
καὶ λέλεγες, καὶ καύκωνες δῖοί τε πελασγοί·
πρὸς θύμβρης δ' ἔλαχον λύκιοι, μυσοί τ' ἀγέρωχοι·
καὶ φρύγες ἱππόδαμοι· καὶ μήονες ἱπποκορυσταί·
ἀλλὰ, τί ἢ ἐμὲ ταῦτα διεξερέεσθε ἕκαστα;
εἰ γὰρ δὴ μέματον τρώων καταδῦναι ὅμιλον,
θρήϊκες οἵδ' ἀπάνευθε νεήλυδες ἔσχατοι ἄλλων·
ἐν δέ σφιν, ῥῆσος βασιλεὺς, πάϊς ἠϊονῆος·
τοῦ δὴ, καλλίστους ἵππους ἴδον, ἠδὲ μεγίστους,
λευκότεροι χιόνος, θείειν δ' ἀνέμοισιν ὁμοῖοι·
ἅρμα δέ οἱ χρυσῷ τε, καὶ ἀργύρῳ εὖ ἤσκηται·
τεύχεα δὲ χρύσεια πελώρια, θαῦμα ἰδέσθαι,
ἤλυθ' ἔχων· τὰ μὲν οὔ τι καταθνητοῖσιν ἔοικεν
ἄνδρεσσι φορέειν, ἀλλ' ἀθανάτοισι θεοῖσιν·
ἀλλ' ἐμὲ νῦν νηυσὶ πελάσσετον ὠκυπόροισιν·
ἢ ἐμὲ δήσαντες, λίπετ' αὐτόθι νηλέϊ δεσμῷ·
ὄφρά κεν ἔλθητον, καὶ πειρηθῆτον ἐμεῖο·
ἠὲ κατ' αἶσαν ἔειπον ἐν ὑμῖν, ἠὲ καὶ οὐκί·
Τὸν δ' ἄρ ὑπόδρα ἰδὼν, προσέφη κρατερὸς διομήδης·
μὴ δή μοι φύξιν γε δόλων ἐμβάλλεο θυμῷ,
ἐσθλά περ ἀγγείλας ἐπεὶ ἵκεο χεῖρας ἐς ἁμάς·
εἰ μὲν γάρ κε σε νῦν ἀπολύσομεν, ἠὲ μεθῶμεν,
ἦ τε καὶ ὕστερον εἶσθα θοὰς ἐπὶ νῆας ἀχαιῶν
ἠὲ διοπτεύσων, ἢ ἐναντίβιον πολεμίζων·
εἰ δέ κ' ἐμῇς ὑπὸ χερσὶ δαμεὶς, ἀπὸ θυμὸν ὀλέσσῃς,
οὐκ ἔτ' ἔπειτα σὺ πῆμά ποτ' ἔσσεαι ἀργείοισιν·
ἦ, καὶ ὁ μέν μιν ἔμελλε γενείου χειρὶ παχείῃ
ἁψάμενος λίσσεσθαι· ὁ δ' αὐχένα μέσσον ἔλασσε,

φασγάνῳ

ἠὲ φυλάσσονται νῆες θοαὶ ὡς τὸ πάρος περ,
ἢ ἤδη χείρεσσιν ὑφ' ἡμετέρῃσι δαμέντες,
φύξιν βουλεύουσι μετὰ σφίσιν, οὐδ' ἐθέλουσι
νύκτα φυλασσέμεναι καμάτῳ ἀδδηκότες αἰνῷ.
Τὸν ἐπιμειδήσας προσέφη πολύμητις ὀδυσσεύς.
ἦ ῥά νύ τοι μεγάλων δώρων ἐπεμαίετο θυμὸς,
ἵππων αἰακίδαο δαΐφρονος. οἱ δ' ἀλεγεινοὶ
ἀνδράσι γε θνητοῖσι δαμήμεναι. ἠδ' ὀχέεσθαι
ἄλλῳ γ', ἢ ἀχιλλῆϊ, τὸν ἀθανάτη τέκε μήτηρ.
ἀλλ' ἄγε μοι τόδε εἰπὲ, καὶ ἀτρεκέως κατάλεξον.
ποῦ νῦν δεῦρο κιὼν λίπες ἕκτορα ποιμένα λαῶν;
ποῦ δέ οἱ ἔντεα κεῖται ἀρήϊα. ποῦ δέ οἱ ἵπποι;
πῶς δ' αἱ τῶν ἄλλων τρώων φυλακαί τε, καὶ εὐναί;
ἅσσά τε μητιόωσι μετὰ σφίσιν, ἢ μεμάασιν
αὖθι μένειν παρὰ νηυσὶν ἀπόπροθι, ἦε πόλινδε
ἂψ ἀναχωρήσουσιν. ἐπεὶ δαμάσαντό γ' ἀχαιούς.
Τὸν δ' αὖτε προσέειπε δόλων εὐμήδεος υἱὸς
τοιγὰρ ἐγώ τοι ταῦτα μάλ' ἀτρεκέως καταλέξω.
ἕκτωρ μὲν μετὰ τοῖσιν, ὅσοι βουληφόροι εἰσὶν,
βουλὰς βουλεύει θείου παρὰ σήματι ἴλου
νόσφιν ἀπὸ φλοίσβου. φυλακὰς δ', ἃς εἴρεαι ἥρως,
οὔτις κεκριμένη ῥύεται στρατὸν, οὐδὲ φυλάσσει.
ὅσσαι γὰρ τρώων πυρὸς ἐσχάραι, οἷσιν ἀνάγκη,
οἵδ' ἐγρηγόρθασι, φυλασσέμεναί τε κέλονται
ἀλλήλοις. ἀτὰρ αὖτε πολύκλητοι ἐπίκουροι
εὕδουσι. τρωσὶ γὰρ ἐπιτραπέουσι φυλάσσειν.
οὐ γάρ σφιν παῖδες σχεδὸν εἵαται, οὐδὲ γυναῖκες.
Τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις ὀδυσσεύς.
πῶς τ' ἄρ νῦν τρώεσσι μεμιγμένοι ἱπποδάμοισιν
εὕδουσ', ἢ ἀπάνευθε; δίειπέ μοι, ὄφρα δαείω.

φεύγων ἐς νῆας, τότε δὴ μένος ἔμβαλ' ἀθήνη
τυδείδῃ, ἵνα μή τις ἀχαιῶν χαλκοχιτώνων
φθαίη ἐπευξάμενος βαλέειν, ὁ δὲ δεύτερος ἔλθοι
δουρὶ δ' ἐπαΐσσων προσέφη κρατερὸς διομήδης.
ἠὲ μέν', ἠέ σε δουρὶ κιχήσομαι. οὐδέ σε φημὶ
δηρὸν ἐμῆς ὑπὸ χειρὸς ἀλύξειν αἰπὺν ὄλεθρον.
ἦ ῥα, καὶ ἔγχος ἀφῆκεν, ἑκὼν δ' ἡμάρτανε φωτός.
δεξιτερὸν δ' ὑπὲρ ὦμον ἐϋξόου δουρὸς ἀκωκὴ
ἐν γαίῃ ἐπάγη. ὁ δ' ἄρ' ἔστη τάρβησέν τε
βαμβαίνων. ἄραβος δὲ διὰ στόματος γίνετ' ὀδόντων
χλωρὸς ὑπαὶ δείους. τὼ δ' ἀσθμαίνοντε κιχήτην,
χειρῶν δ' ἁψάσθην. ὁ δὲ, δακρύσας, ἔπος ηὔδα.
Ζωγρεῖτ', αὐτὰρ ἐγὼν ἐμὲ λύσομαι, ἔστι γὰρ ἔνδον
χαλκός τε, χρυσός τε, πολύκμητός τε σίδηρος
τῶν κ' ὔμμιν χαρίσαιτο πατὴρ ἀπερείσι' ἄποινα.
εἴ κεν ἐμὲ ζωὸν πεπύθοιτ' ἐπὶ νηυσὶν ἀχαιῶν.
Τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις ὀδυσσεύς.
θάρσει, μηδέ τί τοι θάνατος καταθύμιος ἔστω,
ἀλλ' ἄγε μοι τόδε εἰπὲ, καὶ ἀτρεκέως κατάλεξον
πῇ δ' οὕτως ἐπὶ νῆας ἀπὸ στρατοῦ ἔρχεαι οἶος
νύκτα δι' ὀρφναίην, ὅτε θ' εὕδουσι βροτοὶ ἄλλοι;
ἤ τινα συλήσων νεκύων κατατεθνεώτων;
ἦ σ' ἕκτωρ προέηκε διασκοπιάασθαι ἕκαστα
νῆας ἐπὶ γλαφυράς, ἢ σ' αὐτὸν θυμὸς ἀνῆκε;
Τὸν δ' ἠμείβετ' ἔπειτα δόλων, ὑπὸ δ' ἔτρεμε γυῖα.
πολλῇσί μ' ἄτῃσι παρὲκ νόον ἤγαγεν ἕκτωρ,
ὅς μοι πηλείωνος ἀγαυοῦ μώνυχας ἵππους
δωσέμεναι κατένευσε, καὶ ἅρματα ποικίλα χαλκῷ.
ἠνώγει δέ μ' ἰόντα θοὴν διὰ νύκτα μέλαιναν,
ἀνδρῶν δυσμενέων σχεδὸν ἐλθέμεν, ἔκ τε πυθέσθαι,

ἠὲ φυλάσσονται

βῆ δ' ἴμεναι ποτὶ νῆας ἀπὸ στρατοῦ· οὐδ' ἄρ' ἔμελλεν
ἐλθὼν ἐκ νηῶν ἂψ Ἕκτορι μῦθον ἀποίσειν.
ἀλλ' ὅτε δή ῥ' ἵππων τε, καὶ ἀνδρῶν κάλλιφ' ὅμιλον,
βῆ ῥ' ἀν' ὁδὸν μεμαώς· τὸν δὲ, φράσατο προσιόντα
διογενὴς ὀδυσεύς, διομήδεα δὲ προσέειπεν·
οὗτός τοι διόμηδες, ἀπὸ στρατοῦ ἔρχεται ἀνήρ.
οὐκ οἶδ' ἢ νήεσσιν ἐπίσκοπος ἡμετέρῃσιν,
ἦ τινα συλήσων νεκύων κατατεθνειώτων.
ἀλλ' ἐῶμέν μιν πρῶτα παρεξελθεῖν πεδίοιο
τυτθόν· ἔπειτα δέ κ' αὐτὸν ἐπαΐξαντες ἕλοιμεν
καρπαλίμως, εἰ δ' ἄμμε παραφθαίησι πόδεσσιν.
αἰεί μιν ποτὶ νῆας ἀπὸ στρατόφιν προτιειλεῖν
ἔγχει ἐπαΐσσων, μήπως προτὶ ἄστυ ἀλύξῃ.
Ὣς ἄρα φωνήσαντε, παρὲξ ὁδοῦ ἐν νεκύεσσι
κλινθήτην· ὁ δ' ἄρ' ὦκα παρέδραμεν ἀφραδίῃσιν.
ἀλλ' ὅτε δή ῥ' ἀπέην ὅσον τ' ἐπίουρα πέλονται
ἡμιόνων, αἱ γάρ τε βοῶν προφερέστεραί εἰσι
ἑλκέμεναι νειοῖο βαθείης πηκτὸν ἄροτρον,
τὼ μὲν ἐπεδραμέτην, ὁ δ' ἄρ' ἔστη δοῦπον ἀκούσας.
ἔλπετο γὰρ κατὰ θυμὸν ἀποστρέψοντας ἑταίρους,
ἐκ τρώων ἰέναι πάλιν ἕκτορος ὀτρύναντος,
ἀλλ' ὅτε δή ῥ' ἄπεσαν δουρηνεκὲς, ἢ καὶ ἔλασσον.
γνῶ ῥ' ἄνδρας δηΐους· λαιψηρὰ δὲ γούνατ' ἐνώμα
φευγέμεναι· τοὶ δ' αἶψα διώκειν ὡρμήθησαν.
ὡς δ' ὅτε καρχαρόδοντε δύω κύνε εἰδότε θήρης
ἢ κεμάδ', ἠὲ λαγωὸν ἐπείγετον ἐμμενὲς αἰεὶ
χῶρον ἀν' ὑλήενθ', ἡ δέ τε προθέῃσι μεμηκώς.
ὣς τὸν, τυδεΐδης, ἠδὲ πτολίπορθος ὀδυσσεύς,
λαοῦ ἀποτμήξαντε, διώκετον ἐμμενὲς αἰεί.
ἀλλ' ὅτε δὴ τάχ' ἔμελλε μιγήσεσθαι φυλακεῦσι

νύκτα δι' ὀρφναίην, ἀλλὰ κλάγξαντος ἄκουσαν·
χαῖρε δὲ τῷ ὄρνιθ' ὀδυσεὺς, ἠρᾶτο δ' ἀθήνῃ,
κλῦθί μοι αἰγιόχοιο διὸς τέκος, ἥ τέ μοι αἰεὶ
ἐν πάντεσσι πόνοισι παρίστασαι, οὐδέ σε λήθω,
κινύμενος· νῦν αὖτε μάλιστά με φίλαι ἀθήνη·
δὸς δὲ πάλιν ἐπὶ νῆας ἐϋκλείας ἀφικέσθαι
ῥέξαντας μέγα ἔργον, ὅ κεν τρώεσσι μελήσῃ·
δεύτερος αὖτ' ἠρᾶτο βοὴν ἀγαθὸς διομήδης,
Κέκλυθι νῦν καὶ ἐμοῖο διὸς τέκος ἀτρυτώνη,
σπεῖό μοι ὡς ὅτε πατρὶ ἅμ' ἕσπεο τυδέϊ δίῳ
ἐς θήβας, ὅτε τε πρὸ ἀχαιῶν ἄγγελος ᾔει·
τοὺς δ' ἄρ ἐπ' ἀσωπῷ λίπε χαλκοχίτωνας ἀχαιοὺς·
αὐτὰρ ὁ μειλίχιον μῦθον φέρε καδμείοισι
κεῖσ' ἀτὰρ ἂψ ἀπιὼν μάλα μέρμερα μήσατ' ἔργα
σὺν σοὶ δῖα θεὰ, ὅτε οἱ πρόφρασσα παρέστης·
ὣς νῦν μοι ἐθέλουσα παρίστασο, καί με φύλασσε·
σοὶ δ' αὖ ἐγὼ ῥέξω βοῦν ἦνιν εὐρυμέτωπον
ἀδμήτην, ἣν οὔπω ὑπὸ ζυγὸν ἤγαγεν ἀνὴρ,
τήν τοι ἐγὼ ῥέξω χρυσὸν κέρασιν περιχεύας.
Ως ἔφαν εὐχόμενοι, τῶν δ' ἔκλυε παλλὰς ἀθήνη·
οἳ δ' ἐπεὶ ἠρήσαντο διὸς κούρῃ μεγάλοιο,
βάν ῥ' ἴμεν ὥς τε λέοντε δύω διὰ νύκτα μέλαιναν
ἂμ φόνον, ἂν νέκυας διά τ' ἔντεα, καὶ μέλαν αἷμα·
οὐδὲ μὲν οὐδὲ τρῶας ἀγήνορας εἴασεν ἕκτωρ
εὕδειν, ἀλλ' ἅμυδις κικλήσκετο πάντας ἀρίστους,
ὅσσοι ἔσαν τρώων ἡγήτορες, ἠδὲ μέδοντες,
τοὺς, ὅ γε συγκαλέσας, πυκινὴν ἠρτύνετο βουλήν·
τίς κέν μοι τόδε ἔργον ὑποσχόμενος τελέσειε
δώρῳ ἔπι μεγάλῳ, μισθὸς δέ οἱ ἄρκιος ἔσται.
δώσω γὰρ δίφρον τε, δύω τ' ἐριαύχενας ἵππους

τούτου δ' ἑσπομένοιο, καὶ ἐκ πυρὸς αἰθομένοιο
ἄμφω νοστήσαιμεν, ἐπεὶ περίοιδε νοῆσαι.
Τὸν δ' αὖτε προσέειπε πολύτλας δῖος ὀδυσσεύς·
τυδείδη, μήτ' ἄρ με μάλ' αἴνεε, μήτε τι νείκει·
εἰδόσι γάρ τοι ταῦτα μετ' ἀργείοις ἀγορεύεις.
ἀλλ' ἴομεν· μάλα γὰρ νὺξ ἄνεται, ἐγγύθι δ' ἠώς·
ἄστρα δὲ δὴ προβέβηκε, παρώχηκε δὲ πλέων νὺξ
τῶν δύο μοιράων, τριτάτη δ' ἔτι μοῖρα λέλειπται.
Ὣς εἰπόνθ', ὅπλοισιν ἐνὶ δεινοῖσιν ἐδύτην.
τυδείδῃ μὲν δῶκε μενεπτόλεμος θρασυμήδης
φάσγανον ἄμφηκες, τὸ δ' ἑὸν παρὰ νηυσὶ λέλειπτο,
καὶ σάκος· ἀμφὶ δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκε
ταυρείην, ἄφαλόν τε, καὶ ἄλοφον, ἥτε καταῖτυξ
κέκληται· ῥύεται δὲ κάρη θαλερῶν αἰζηῶν·
μηριόνης δ' ὀδυσῆϊ δίδου βιόν, ἠδὲ φαρέτρην,
καὶ ξίφος· ἀμφὶ δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκε
ῥινοῦ ποιητήν· πολέσιν δ' ἔντοσθεν ἱμᾶσιν
ἐντέτατο στερεῶς, ἔκτοσθεν δὲ λευκοὶ ὀδόντες
ἀργιόδοντος ὑὸς θαμέες ἔχον ἔνθα, καὶ ἔνθα,
εὖ καὶ ἐπισταμένως, μέσσῃ δ' ἐνὶ πῖλος ἀρήρει·
τήν ῥά ποτ' ἐξ ἐλεῶνος ἀμύντορος ὀρμενίδαο
ἐξέλετ' αὐτόλυκος πυκινὸν δόμον ἀντιτορήσας·
σκάνδειαν δ' ἄρα δῶκε κυθηρίῳ ἀμφιδάμαντι,
ἀμφιδάμας δὲ μόλῳ δῶκε ξεινήϊον εἶναι·
αὐτὰρ ὅ, μηριόνῃ δῶκεν ᾧ παιδὶ φορῆναι.
δὴ τότ' ὀδυσσῆος πύκασε κάρη ἀμφιτεθεῖσα.
τὼ δ' ἐπεὶ οὖν ὅπλοισιν ἐνὶ δεινοῖσιν ἐδύτην,
βάν ῥ' ἴεναι· λιπέτην δὲ κατ' αὐτόθι πάντας ἀρίστους.
τοῖσι δὲ δεξιὸν ἧκεν ἐρωδιὸν ἐγγὺς ὁδοῖο
παλλὰς ἀθηναίη· τοὶ δ', οὐκ ἴδον ὀφθαλμοῖσι

νύκτα

θῆλυν ὑπόρρηνον· τῇ μὲν κτέρας οὐδὲν ὁμοῖον.
αἰεὶ δ' ἐν δαίτῃσι καὶ εἰλαπίνῃσι παρέσται.
Ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Διομήδης,
Νέστορ, ἐμ' ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ,
ἀνδρῶν δυσμενέων δῦναι στρατὸν ἐγγὺς ἐόντα
»» Τρώων. ἀλλ' εἴ τίς μοι ἀνὴρ ἅμ' ἕποιτο καὶ ἄλλος,
»» μᾶλλον θαλπωρὴ, καὶ θαρσαλεώτερον ἔσται,
»» σύν τε δύ' ἐρχομένω, καί τε πρὸ ὁ τοῦ ἐνόησεν,
ὅππως κέρδος ἔῃ· μοῦνος δ' εἴπερ τε νοήσῃ,
ἀλλά τε οἱ βράσσων τε νόος· λεπτὴ δέ τε μῆτις.
Ὣς ἔφαθ'· οἱ δ' ἔθελον Διομήδεϊ πολλοὶ ἕπεσθαι.
ἠθελέτην Αἴαντε δύω θεράποντες Ἄρηος.
ἤθελε Μηριόνης· μάλα δ' ἤθελε Νέστορος υἱός.
ἤθελε δ' Ἀτρείδης δουρικλυτὸς Μενέλαος.
ἤθελε δ' ὁ τλήμων Ὀδυσεὺς καταδῦναι ὅμιλον
Τρώων, αἰεὶ γάρ οἱ ἐνὶ φρεσὶ θυμὸς ἐτόλμα.
τοῖσι δὲ, καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.
Τυδείδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ,
τὸν μὲν δὴ ἕταρόν γ' αἱρήσεαι, ὅν κ' ἐθέλῃσθα
φαινομένων τὸν ἄριστον, ἐπεὶ μεμάασί γε πολλοί.
μὴ δὲ σύ γ' αἰδόμενος σῇσι φρεσὶ, τὸν μὲν ἀρείω
καλλείπειν, σὺ δὲ χείρον' ὀπάσσεαι αἰδοῖ εἴκων,
ἐς γενεὴν ὁρόων, μὴ δ' εἰ βασιλεύτερός ἐστιν.
Ὣς ἔφατ'· ἔδδεισεν δὲ περὶ ξανθῷ Μενελάῳ.
τοῖς δ' αὖτις μετέειπε βοὴν ἀγαθὸς Διομήδης.
εἰ μὲν δὴ ἕταρόν γε κελεύετέ μ' αὐτὸν ἑλέσθαι,
πῶς ἂν ἔπειτ' Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην,
οὗ περὶ μὲν πρόφρων κραδίη, καὶ θυμὸς ἀγήνωρ,
ἐν πάντεσσι πόνοισι, φιλεῖ δέ ἑ Παλλὰς Ἀθήνη.

ἀνδρῶν, ἠδὲ κυνῶν, ἀπό τέ σφισιν ὕπνος ὄλωλεν.
ὣς τῶν νήδυμος ὕπνος ἀπὸ βλεφάροιιν ὀλώλει
νύκτα φυλασσομένοισι κακήν, πεδίονδε γὰρ αἰεὶ
τετράφαθ', ὁππότ' ἐπὶ Τρώων ἀΐοιεν ἰόντων.
τοὺς δ' ὁ γέρων γήθησεν ἰδὼν, θάρσυνέ τε θυμῷ.
καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα.
οὕτω νῦν φίλα τέκνα φυλάσσετε, μηδέ τιν' ὕπνος
αἱρείτω. μὴ χάρμα γενώμεθα δυσμενέεσσιν.
Ὣς εἰπὼν, τάφροιο διέσσυτο, τοὶ δ' ἅμ' ἕποντο
ἀργείων βασιλῆες, ὅσοι κεκλήατο βουλήν.
τοῖς δ' ἅμα μηριόνης, καὶ νέστορος ἀγλαὸς υἱὸς.
ἴσαν. αὐτοὶ γὰρ κάλεον συμμητιάασθαι,
τάφρον δ' ἐκδιαβάντες ὀρυκτὴν, ἑδριόωντο
ἐν καθαρῷ. ὅθι δὴ νεκύων διεφαίνετο χῶρος
πιπτόντων. ὅθεν αὖτις ἀπετράπετ' ὄβριμος ἕκτωρ
ὀλλὺς ἀργείους, ὅτε δὴ περὶ νὺξ ἐκάλυψεν.
ἔνθα καθεζόμενοι, ἔπε' ἀλλήλοισι πίφαυσκον.
Τοῖσι δὲ μύθων ἦρχε γερήνιος ἱππότα νέστωρ.
ὦ φίλοι, οὐκ ἂν δή τις ἀνὴρ πεπίθοιθ' ἑῷ αὐτοῦ
θυμῷ τολμήεντι μετὰ τρῶας μεγαθύμους
ἐλθεῖν, εἴ τινά που δηΐων ἕλοι ἐσχατόωντα,
εἴ τινά που καὶ φήμην ἐν τρώεσσι πύθοιτο,
ἅσσά τε μητιόωσι μετὰ σφίσιν ἢ μεμάασιν
αὖθι μένειν παρὰ νηυσὶν ἀπόπροθεν, ἦε πόλινδε
ἂψ ἀναχωρήσουσιν, ἐπεὶ δαμάσαντό γ' ἀχαιούς.
ταῦτά κε πάντα πύθοιτο, καὶ ἂψ εἰς ἡμέας ἔλθοι
ἀσκηθὴς, μέγα κέν οἱ ὑπουράνιον κλέος εἴη,
πάντας ἐπ' ἀνθρώπους, καί οἱ δόσις ἔσσεται ἐσθλή.
ὅσσοι γὰρ νήεσσιν ἐπικρατέουσιν ἄριστοι,
τῶν πάντων οἱ ἕκαστος ὄϊν δώσουσι μέλαιναν,

θῆλυν

αὐτὰρ ὑπὸ κρατὶ σφι τάπης τετάνυστο φαεινός.
τὸν, πὰρ στὰς ἀνέγειρε γερήνιος ἱππότα νέστωρ,
λὰξ ποδὶ κινήσας, ὄτρυνέ τε, νείκεσέ τ᾽ ἄντην.
ἔγρεο τυδέος υἱέ. τί πάννυχον ὕπνον ἀωτεῖς;
οὐκ ἀΐεις ὡς τρῶες ἐπὶ θρωσμῷ πεδίοιο
εἵαται ἄγχι νεῶν, ὀλίγος δέ τι χῶρος ἐρύκει;
Ὣς φάθ᾽, ὁ δ᾽ ἐξ ὕπνοιο μάλα κραιπνῶς ἀνόρουσε,
καί μιν φωνήσας, ἔπεα πτερόεντα προσηύδα.
σχέτλιός ἐσσι γεραιέ. σὺ μὲν πόνου οὔ ποτε λήγεις.
οὔνυ, καὶ ἄλλοι ἔασι νεώτεροι υἷες ἀχαιῶν,
οἵκεν ἔπειτα ἕκαστον ἐγείρειαν βασιλήων
πάντῃ ἐποιχόμενοι, σὺ δ᾽ ἀμήχανός ἐσσι γεραιέ.
Τὸν δ᾽ αὖτε προσέειπε γερήνιος ἱππότα νέστωρ.
ναὶ δὴ ταῦτά γε πάντα φίλος κατὰ μοῖραν ἔειπες.
εἰσὶ μέν μοι παῖδες ἀμύμονες, εἰσὶ δὲ λαοὶ
καὶ πολέες. τῶν, κέν τις ἐποιχόμενος, καλέσειεν.
ἀλλὰ μάλα μεγάλη χρειὼ βεβίηκεν ἀχαιούς.
νῦν γὰρ δὴ πάντεσσιν ἐπὶ ξυροῦ ἵσταται ἀκμῆς.
ἢ μάλα λυγρὸς ὄλεθρος ἀχαιοῖς, ἠὲ βιῶναι.
ἀλλ᾽ ἴθι νῦν αἴαντα ταχὺν, καὶ τυδέος υἱὸν
ἄνστησον. σὺ γάρ ἐσσι νεώτερος, εἴ μ᾽ ἐλεαίρεις.
Ὣς φάθ᾽, ὁ δ᾽ ἀμφ᾽ ὤμοισιν ἑέσσατο δέρμα λέοντος
αἴθωνος, μεγάλοιο, ποδηνεκὲς, εἵλετο δ᾽ ἔγχος,
βῆ δ᾽ ἰέναι, τοὺς δ᾽ ἔνθεν ἀναστήσας ἄγεν ἥρως.
οἱ δ᾽ ὅτε δὴ φυλάκεσσιν ἐν ἀγρομένοισι γένοντο
οὐδὲ μὲν εὕδοντας φυλάκων ἡγήτορας εὗρον,
ἀλλ᾽ ἐγρηγορτὶ σὺν τεύχεσιν εἵατο πάντες.
ὡς δὲ κύνες περὶ μῆλα δυσωρήσονται ἐν αὐλῇ
θηρὸς ἀκούσαντες κρατερόφρονος, ὅς τε καθ᾽ ὕλην
ἔρχηται δι᾽ ὄρεσφι, πολὺς δ᾽ ὀρυμαγδὸς ἐπ᾽ αὐτῷ

ἀλλ' ἴομεν, κείνους δὲ κιχησόμεθα πρὸ πυλάων
ἐν φυλάκεσσ'· ἵνα γάρ σφιν ἐπέφραδον ἠγερέθεσθαι.
Τὸν δ' ἠμείβετ' ἔπειτα γερήνιος ἱππότα νέστωρ
οὕτως οὔτις οἱ νεμεσήσεται, οὐδ' ἀπιθήσει
ἀργείων ὅτε κέν τιν' ἐποτρύνῃ, καὶ ἀνώγῃ.
Ὣς εἰπὼν, ἔνδυνε περὶ στήθεσι χιτῶνα·
ποσσὶ δ' ὑπαὶ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα·
ἀμφὶ δ' ἄρα χλαῖναν περονήσατο φοινικόεσσαν,
διπλῆν ἐκταδίην, οὔλη δ' ἐπενήνοθε λάχνη,
εἵλετο δ' ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ·
βῆ δ' ἰέναι κατὰ νῆας ἀχαιῶν χαλκοχιτώνων
πρῶτον, ἔπειτ' ὀδυσῆα διὶ μῆτιν ἀτάλαντον
ἐξ ὕπνου ἀνέγειρε γερήνιος ἱππότα νέστωρ,
φθεγξάμενος, τὸν δ' αἶψα περὶ φρένας ἤλυθ' ἰωὴ
ἐκ δ' ἦλθε κλισίης, καί σφεας πρὸς μῦθον ἔειπε·
Τίφθ' οὕτω κατὰ νῆας ἀνὰ στρατὸν οἶοι ἀλᾶσθε,
νύκτα δι' ἀμβροσίην, ὅτι δὴ χρειὼ τόσον ἵκει;
Τὸν δ' ἠμείβετ' ἔπειτα γερήνιος ἱππότα νέστωρ·
διογενὲς λαερτιάδη πολυμήχαν' ὀδυσσεῦ,
μὴ νεμέσα· τοῖον γὰρ ἄχος βεβίηκεν ἀχαιούς·
ἀλλ' ἕπευ, ὄφρα, καὶ ἄλλον ἐγείρομεν, ὅντ' ἐπέοικε
βουλὰς βουλεύειν ἢ φευγέμεν, ἠὲ μάχεσθαι.
Ὣς φάθ', ὁ δὲ, κλισίην δὲ κιὼν πολύμητις ὀδυσσεύς,
ποικίλον ἀμφ' ὤμοισι σάκος θέτο, βῆ δὲ μετ' αὐτούς·
βὰν δ' ἐπὶ τυδείδην διομήδεα, τὸν δ' ἐκίχανον
ἐκτὸς ἀπὸ κλισίης σὺν τεύχεσιν· ἀμφὶ δ' ἑταῖροι
εὗδον· ὑπὸ κρασὶν δ' ἔχον ἀσπίδας· ἔγχεα δέ σφιν
ὄρθ' ἐπὶ σαυρωτῆρος ἐλήλατο· τῆλε δὲ χαλκὸς
λάμφ' ὥς τε στεροπὴ πατρὸς διός· αὐτὰρ ὅ γ' ἥρως
εὗδ', ὑπὸ δ' ἔστρωτο ῥινὸν βοὸς ἀγραύλοιο.

αὐτὰρ

ἀλλ' εἴ τι δραίνεις, ἐπεὶ οὐδέ σέ γ' ὕπνος ἱκάνει.
δεῦρ' ἐς τοὺς φύλακας καταβείομεν, ὄφρα ἴδωμεν
μὴ τοὶ μὲν καμάτῳ ἀδηκότες, ἠδὲ καὶ ὕπνῳ
κοιμήσωνται. ἀτὰρ φυλακῆς ἐπὶ πάγχυ λάθωνται.
δυσμενέες δ' ἄνδρες σχεδὸν εἵαται, οὐδέ τι ἴδμεν,
μήπως καὶ διὰ νύκτα μενοινήσωσι μάχεσθαι.
Τὸν δ' ἠμείβετ' ἔπειτα γερήνιος ἱππότα νέστωρ.
ἀτρείδη κύδιστε ἄναξ ἀνδρῶν ἀγάμεμνον,
οὔ θην ἕκτορι πάντα νοήματα μητίετα ζεὺς
ἐκτελέσει, ὅσα πού νῦν ἐέλπεται, ἀλλά μιν οἴω
κήδεσι μοχθήσειν καὶ πλείοσιν, εἴ κεν ἀχιλλεὺς
ἐκ χόλου ἀργαλέοιο μεταστρέψῃ φίλον ἦτορ.
σοὶ δὲ μάλ' ἕψομ' ἐγώ. ποτὶ δ' αὖ, καὶ ἐγείρομεν ἄλλους.
ἠμὲν τυδείδην δουρικλυτὸν, ἠδ' ὀδυσῆα.
ἠδ' αἴαντα ταχὺν, καὶ φυλέος ἄλκιμον υἱόν.
ἀλλ' εἴ τις καὶ τούσδε μετοιχόμενος καλέσειεν.
ἀντίθεόν τ' αἴαντα, καὶ ἰδομενῆα ἄνακτα.
τῶν γὰρ νῆες ἔασιν ἑκαστάτω, οὐδὲ μάλ' ἐγγύς.
ἀλλὰ φίλον περ ἐόντα, καὶ αἰδοῖον μενέλαον,
νεικέσω. εἴπερ μοι νεμεσήσεαι, οὐδ' ἐπικεύσω,
ὡς εὕδει. σοὶ δ' οἴῳ ἐπέτρεψε πονέεσθαι.
νῦν ὄφελεν κατὰ πάντας ἀριστῆας πονέεσθαι
λισσόμενος, χρειὼ γὰρ ἱκάνεται οὐκέτ' ἀνεκτός.
Τὸν δ' αὖτε προσέειπεν ἄναξ ἀνδρῶν ἀγαμέμνων.
ὦ γέρον, ἄλλοτε μέν σε καὶ αἰτιάασθαι ἄνωγα.
πολλάκι γὰρ μεθίετε, καὶ οὐκ ἐθέλει πονέεσθαι,
οὔτ' ὄκνῳ εἴκων, οὔτ' ἀφραδίῃσι νόοιο,
ἀλλ' ἐμέ τ' εἰσορόων, καὶ ἐμὴν ποτιδέγμενος ὁρμὴν
νῦν δ' ἐμέο πρότερος μάλ' ἐπέγρετο, καί μοι ἐπέστη.
τὸν μὲν ἐγὼ προέηκα καλήμεναι, οὓς σὺ μεταλλᾷς.

ἐρχομένῳ· πολλαὶ γὰρ ἀνὰ στρατόν εἰσι κέλευθοι.
φθέγγεο δ' ᾗ κεν ἴῃσθα, καὶ ἐγρήγορθαι ἄνωχθι,
πατρόθεν ἐκ γενεῆς ὀνομάζων ἄνδρα ἕκαστον,
πάντας κυδαίνων· μηδὲ μεγαλίζεο θυμῷ.
ἀλλὰ καὶ αὐτοί περ πονεώμεθα· ὧδέ που ἄμμι
Ζεὺς ἐπὶ γεινομένοισιν ἵει κακότητα βαρεῖαν.
Ὣς εἰπὼν, ἀπέπεμπεν ἀδελφεὸν, εὖ ἐπιτείλας.
αὐτὰρ ὁ βῆ ῥ' ἰέναι μετὰ Νέστορα ποιμένα λαῶν.
τὸν δ' εὗρεν παρά τε κλισίῃ, καὶ νηῒ μελαίνῃ
εὐνῇ ἐνὶ μαλακῇ, παρὰ δ' ἔντεα ποικίλ' ἔκειτο,
ἀσπὶς, καὶ δύο δοῦρε, φαεινή τε τρυφάλεια.
πὰρ δὲ ζωστὴρ κεῖτο παναίολος ᾧ ῥ' ὁ γεραιὸς
ζώννυθ' ὅτ' ἐς πόλεμον φθισήνορα θωρήσσοιντο,
λαὸν ἄγων, ἐπεὶ οὐ μὰν ἐπέτρεπε γήραϊ λυγρῷ.
ὀρθωθεὶς δ' ἄρ' ἐπ' ἀγκῶνος, κεφαλὴν ἐπαείρας,
Ἀτρεΐδην προσέειπε, καὶ ἐξερεείνετο μύθῳ.
τίς δ' οὗτω κατὰ νῆας ἀνὰ στρατὸν ἔρχεαι οἶος,
νύκτα δι' ὀρφναίην, ὅτε θ' εὕδουσι βροτοὶ ἄλλοι;
ἠέ τιν' οὐρήων διζήμενος, ἤ τιν' ἑταίρων,
φθέγγεο, μηδ' ἀκέων ἐπ' ἔμ' ἔρχεο. τίπτε δέ σε χρεώ;
Τὸν δ' ἠμείβετ' ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν.
γνώσεαι Ἀτρεΐδην Ἀγαμέμνονα, τὸν περὶ πάντων
Ζεὺς ἐνέηκε πόνοισι διαμπερὲς, εἰσόκ' ἀϋτμὴ
ἐν στήθεσσι μένῃ, καί μοι φίλα γούνατ' ὀρώρῃ.
πλάζομαι ὧδ', ἐπεὶ οὔ μοι ἐπ' ὄμμασι νήδυμος ὕπνος
ἱζάνει, ἀλλὰ μέλει πόλεμος, καὶ κήδε' Ἀχαιῶν.
αἰνῶς γὰρ Δαναῶν περιδείδια, οὐδέ μοι ἦτορ
ἔμπεδον, ἀλλ' ἀλύκτημαι, κραδίη δέ μοι ἔξω
στηθέων ἐκθρώσκει· τρομέει δ' ὑπὸ φαίδιμα γυῖα.

ἀλλ'

τόν, πρότερος προσέειπε βοὴν ἀγαθὸς μενέλαος·
Τίφθ' οὕτως ἠθεῖε κορύσσεαι; ἦ τιν' ἑταίρων
ὀτρύνεις τρώεσσιν ἐπίσκοπον; ἀλλὰ μάλ' αἰνῶς
δείδω, μὴ οὔτις τοι ὑπόσχηται τόδε ἔργον,
ἄνδρας δυσμενέας σκοπιαζέμεν, οἶος ἐπελθὼν,
νύκτα δι' ἀμβροσίην· μάλα τις θρασυκάρδιος ἔσται.
Τὸν δ' ἀπαμειβόμενος προσέφη κρείων ἀγαμέμνων·
χρεὼ βουλῆς ἐμὲ, καὶ σὲ, διοτρεφὲς ὦ μενέλαε
κερδαλέης· ἥ τις κεν ἐρύσσεται, ἠδὲ σαώσει
ἀργείους, καὶ νῆας, ἐπεὶ διὸς ἐτράπετο φρήν·
ἑκτορέοις ἄρα μᾶλλον, ἐπὶ φρένα θῆχ' ἱεροῖσιν.
οὐ γάρ πω ἰδόμην, οὐδ' ἔκλυον αὐδήσαντος
ἄνδρ' ἕνα τοσσάδε μέρμερ' ἐπ' ἤματι μητίσασθαι,
ὅσσ' ἕκτωρ ἔρρεξε διῒ φίλος υἷας ἀχαιῶν
αὔτως, οὔτε θεᾶς υἱὸς φίλος, οὔτε θεοῖο·
ἔργα δ' ἔρεξ', ὅσα φημὶ μελησέμεν ἀργείοισι,
δηθά τε, καὶ δολιχόν· τόσα γὰρ κακὰ μήσατ' ἀχαιούς·
ἀλλ' ἴθι νῦν αἴαντα, καὶ ἰδομενῆα κάλεσσον,
ῥίμφα θέων ἐπὶ νῆας· ἐγὼ δ' ἐπὶ νέστορα δῖον
εἶμι, καὶ ὀτρυνέω ἀνστήμεναι, αἴ κ' ἐθέλῃσιν
ἐλθεῖν ἐς φυλάκων ἱερὸν τέλος, ἠδ' ἐπιτεῖλαι·
κείνου γάρ κε μάλιστα πυθοίατο, τοῖο γὰρ υἱὸς
σημαίνει φυλάκεσσι, καὶ ἰδομενῆος ὀπάων
μηριόνης· τοῖσιν γὰρ ἐπετράπομέν γε μάλιστα·
Τὸν δ' ἠμείβετ' ἔπειτα βοὴν ἀγαθὸς μενέλαος·
πῶς γάρ μοι μύθῳ ἐπιτέλλεαι, ἠδὲ κελεύεις·
αὖθι μένω μετὰ τοῖσι δεδεγμένος εἰσόκεν ἔλθῃς,
ἦε θέω μετὰ σ' αὖτις, ἐπὴν εὖ τοῖς ἐπιτείλω;
Τὸν δ' αὖτε προσέειπεν ἄναξ ἀνδρῶν ἀγαμέμνων,
αὖθι μένειν, μή πως ἀβροτάξομεν ἀλλήλοιιν

τεύχων ἢ πολὺν ὄμβρον ἀθέσφατον, ἠὲ χάλαζαν,
ἢ νιφετόν· ὅτε πέρ τε χιὼν ἐπάλυνεν ἀρούρας,
ἠέ ποθι πτολέμοιο μέγα στόμα πευκεδανοῖο,
ὣς πυκίν' ἐν στήθεσσιν ἀνεστονάχιζ' ἀγαμέμνων
νειόθεν ἐκ κραδίης, τρομέοντο δέ οἱ φρένες ἐντός.
ἤτοι ὅτ' ἐς πεδίον τὸ τρωϊκὸν ἀθρήσειε,
θαύμαζε πυρὰ πολλά, τά, καίετ' ἰλιόθι πρὸ
αὐλῶν, συρίγγων τ' ἐνοπήν, ὅμαδόν τ' ἀνθρώπων.
αὐτὰρ ὅτ' ἐς νῆάς τε ἴδοι, καὶ λαὸν ἀχαιῶν
πολλὰς ἐκ κεφαλῆς προθελύμνους ἕλκετο χαίτας
ὑψόθ' ἐόντι διί· μέγα δ' ἔστενε κυδάλιμον κῆρ.
ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή,
νέστορ' ἔπι πρῶτον νηλήϊον ἐλθέμεν ἀνδρῶν,
εἴ τινά οἱ σὺν μῆτιν ἀμύμονα τεκτήναιτο,
ἥ τις ἀλεξίκακος πᾶσι δαναοῖσι γένοιτο.
ὀρθωθεὶς δ' ἔνδυνε περὶ στήθεσσι χιτῶνα·
ποσσὶ δ' ὑπαὶ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα·
ἀμφὶ δ' ἔπειτα δαφοινὸν ἑέσσατο δέρμα λέοντος
αἴθωνος, μεγάλοιο, ποδηνεκές· εἵλετο δ' ἔγχος.
ὣς δ' αὔτως μενέλαον ἔχε τρόμος· οὐδὲ γὰρ αὐτῷ
ὕπνος ἐπὶ βλεφάροισιν ἐφίζανε· μή τι πάθοιεν
ἀργεῖοι· τοὶ δὴ ἕθεν εἵνεκα πουλὺν ἐφ' ὑγρὴν
ἤλυθον ἐς τροίην πόλεμον θρασὺν ὁρμαίνοντες.
παρδαλέῃ μὲν πρῶτα μετάφρενον εὐρὺ κάλυψε
ποικίλῃ, αὐτὰρ ἐπὶ στεφάνην κεφαλῆφιν ἀείρας
θήκατο χαλκείην, δόρυ δ' εἵλετο χειρὶ παχείῃ.
βῆ δ' ἴμεν ἀνστήσων, ὃν ἀδελφεόν, ὃς μέγα πάντων
ἀργείων ἤνασσε· θεὸς δ' ὣς τίετο δήμῳ.
τὸν δ' εὗρ' ἀμφ' ὤμοισι τιθήμενον ἔντεα καλὰ
νηῒ πάρα πρύμνῃ, τῷ δ' ἀσπάσιος γένετ' ἐλθών.

καρπαλίμως πρὸ νεῶν ἐχέμεν λαόν τε, καὶ ἵππους
ὀτρύνων, καὶ δ' αὐτὸς ἐνὶ πρώτοισι μάχεσθαι.
Ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἐπῄνησαν βασιλῆες,
μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο.
καὶ τότε δὴ σπείσαντες ἔβαν κλισίηνδε ἕκαστος.
ἔνθα δὲ κοιμήσαντο, καὶ ὕπνου δῶρον ἕλοντο.

## ΥΠΟΘΕΣΙΣ ΤΗΣ Κ. ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Ἀγαμέμνων ἀγρυπνήσας, ἀνίστησι τοὺς ἀρίστους τῶν Ἑλλήνων, αὐτός τε, καὶ Μενέλαος. καὶ ἐπὶ τῆς τάφρου βουλευσάμενοι, πέμπουσι κατασκόπους εἰς τὸ τῶν Τρώων στρατόπεδον, Ὀδυσσέα, καὶ Διομήδην. οἳ, Δόλωνα μὲν συναντήσαντες, ἀναιροῦσι. πυθόμενοι δὲ παρ' αὐτοῦ ῥῆσόν τινα, καὶ Θρᾷκας παρεῖναι ἔνθα ἐστρατοπεδεύσαντο, ἀπελθόντες δόλῳ φονεύουσι. καὶ τοὺς ἵππους ἀπελάσαντες εἰς τὸν ναύσταθμον παραγίνονται.

## ΙΛΙΑΔΟΣ Κ. ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Κάππα δ' ἄρ ἀμφοτέρων σκοπιάζεμεν ἤλυθον ἄνδρες.

Ἄλλοι μὲν παρὰ νηυσὶν ἀριστῆες
Παναχαιῶν,
εὗδον παννύχιοι μαλακῷ δεδμη-
μένοι ὕπνῳ.
ἀλλ' οὐκ Ἀτρεΐδην Ἀγαμέμνονα ποιμένα λαῶν
ὕπνος ἔχε γλυκερὸς. πολλὰ φρεσὶν ὁρμαίνοντα.
ὡς δ' ὅτ' ἂν ἀστράπτῃ πόσις ἥρης ἠϋκόμοιο

κεῖνός δ' οὐκ ἐθέλει σβέσαι χόλον, ἀλλ' ἔτι μᾶλλον
πιμπλάνεται μένεος· σὲ δ' ἀναίνεται, ἠδὲ σὰ δῶρα.
αὐτόν σε φράζεσθαι ἅμα ἀργείοισιν ἄνωγεν,
ὅππως κεν νῆάς τε σόοις, καὶ λαὸν ἀχαιῶν.
αὐτὸς δ' ἠπείλησεν ἅμ' ἠοῖ φαινομένηφι
νῆας ἐϋσσέλμους ἅλαδ' ἑλκέμεν ἀμφιελίσσας.
καὶ δ' ἂν τοῖς ἄλλοισιν ἔφη παραμυθήσασθαι
οἴκαδ' ἀποπλείειν, ἐπεὶ οὐκέτι δήετε τέκμωρ
ἰλίου αἰπεινῆς· μάλα γάρ ἑθεν εὐρύοπα ζεὺς
χεῖρα ἑὴν ὑπερέσχε· τεθαρσήκασι δὲ λαοί.
Ὣς ἔφατ', εἰσὶ καὶ οἵδε τάδ' εἰπέμεν, οἵ μοι ἕποντο,
αἴας, καὶ κήρυκε δύω πεπνυμένω ἄμφω.
φοῖνιξ δ' αὖθ' ὁ γέρων κατελέξατο. ὣς γὰρ ἀνώγει,
ὄφρά οἱ ἐν νήεσσι φίλην ἐς πατρίδ' ἕπηται
αὔριον, ἢν ἐθέλῃσιν· ἀνάγκῃ δ' οὔτι μιν ἄξει.
Ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ,
μῦθον ἀγασάμενοι· μάλα γὰρ κρατερῶς ἀγόρευσε.
δὴν δ' ἄνεῳ ἦσαν τετιηότες υἷες ἀχαιῶν.
ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς διομήδης.
Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν ἀγάμεμνον,
μὴ ὄφελες λίσσεσθαι ἀμύμονα πηλεΐωνα,
μυρία δῶρα διδούς, ὁ δ' ἀγήνωρ ἐστὶ καὶ ἄλλως·
νῦν αὖ μιν πολὺ μᾶλλον ἀγηνορίῃσιν ἐνῆκας.
ἀλλ' ἤτοι κεῖνον μὲν ἐάσομεν, ἤ κεν ἴῃσιν,
ἤ κε μένῃ. τότε δ' αὖτε μαχήσεται ὁππότε κέν μιν
θυμὸς ἐνὶ στήθεσσιν ἀνώγῃ, καὶ θεὸς ὄρσῃ.
ἀλλ' ἄγεθ' ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες.
νῦν μὲν κοιμήσασθε τεταρπόμενοι φίλον ἦτορ,
σίτου, καὶ οἴνοιο· τὸ γὰρ μένος ἐστὶ, καὶ ἀλκή.
αὐτὰρ ἐπεί κε φανῇ καλὴ ῥοδοδάκτυλος ἠώς

ἀτρείδης. ὡσεί τιν' ἀτίμητον μετανάστην.
ἀλλ' ὑμεῖς ἔρχεσθε, καὶ ἀγγελίην ἀπόφασθε.
οὐ γὰρ πρὶν πολέμοιο μεδήσομαι αἱματόεντος,
πρίν γ' υἱὸν πριάμοιο δαΐφρονος ἕκτορα δῖον
μυρμιδόνων ἐπί τε κλισίας, καὶ νῆας ἱκέσθαι
κτείνοντ' ἀργείους, κατά τε σμύξαι πυρὶ νῆας.
ἀμφὶ δέ τοι τῇ ἐμῇ κλισίῃ, καὶ νηῒ μελαίνῃ
ἕκτορα καὶ μεμαῶτα μάχης σχήσεσθαι ὀΐω.
Ὣς ἔφαθ', οἱ δὲ, ἕκαστος ἑλὼν δέπας ἀμφικύπελλον,
σπείσαντες, παρὰ νῆας ἴσαν πάλιν, ἦρχε δ' ὀδυσσεύς.
πάτροκλος δ' ἑτάροισιν. ἰδὲ δμωῇσι κέλευσε
φοίνικι στορέσαι πυκινὸν λέχος ὅ,ττι τάχιστα.
αἱ δ' ἐπιπειθόμεναι, στόρεσαν λέχος ὡς ἐκέλευσε,
κώεά τε, ῥῆγός τε, λίνοιό τε λεπτὸν ἄωτον.
ἔνθ' ὁ γέρων κατέλεκτο καὶ ἠῶ δῖαν ἔμιμνεν.
αὐτὰρ ἀχιλλεὺς, εὗδε μυχῷ κλισίης εὐπήκτου.
τῷ δ' ἄρα παρκατέλεκτο γυνή, τὴν, λεσβόθεν ἦγε
φόρβαντος θυγάτηρ διομήδη καλλιπάρῃος.
πάτροκλος δ' ἑτέρωθεν ἐλέξατο, πὰρ δ' ἄρα καὶ τῷ,
ἶφις ἐΰζωνος, τήν οἱ πόρε δῖος ἀχιλλεὺς,
σκῦρον ἑλὼν αἰπεῖαν ἐνυῆος πτολίεθρον.
οἱ δ' ὅτε δὴ κλισίῃσιν ἐν ἀτρείδαο γένοντο,
τοὺς μὲν ἄρα χρυσέοισι κυπέλλοις υἷες ἀχαιῶν
δειδέχατ' ἄλλοθεν ἄλλος ἀνασταδὸν, ἔκ τ' ἐρέοντο.
πρῶτος δ' ἐξερέεινεν ἄναξ ἀνδρῶν ἀγαμέμνων.
εἴπ' ἄγε μ' ὦ πολύαιν' ὀδυσεῦ, μέγα κῦδος ἀχαιῶν
ἦ ῥ' ἐθέλει νήεσσιν ἀμυνέμεναι δήϊον πῦρ,
ἦ ἀπέειπε, χόλος δ' ἔτ' ἔχει μεγαλήτορα θυμόν;
Τὸν δ' αὖτε προσέειπε πολύτλας δῖος ὀδυσσεύς.
ἀτρείδη κύδιστε ἄναξ ἀνδρῶν ἀγαμέμνον.

εὐνῇ ἐνὶ μαλακῇ, ἅμα δ' ἠοῖ φαινομένηφι,
φρασόμεθ' ἤ κε νεώμεθ' ἐφ' ἡμέτερ', ἦ κε μένωμεν.
ἦ καὶ παρόκλῳ ὅ γ' ἐπ' ὀφρύσι νεῦσε σιωπῇ
φοίνικι στορέσαι πυκινὸν λέχος, ὄφρα τάχιστα
ἐκ κλισίης νόστοιο μεδοίατο, τοῖσι δ' ἄρ' αἴας
ἀντίθεος τελαμωνιάδης μετὰ μῦθον ἔειπε.
Διογενὲς λαερτιάδη πολυμήχαν' ὀδυσσεῦ,
ἴομεν· οὐ γάρ μοι δοκέει μύθοιο τελευτή.
τῇδέ γ' ὁδῷ κρανέεσθαι, ἀπαγγεῖλαι δὲ τάχιστα
χρὴ μῦθον δαναοῖσι καὶ οὐκ ἀγαθόν περ ἐόντα
οἵ που νῦν ἕαται ποτιδέγμενοι, αὐτὰρ ἀχιλλεύς,
ἄγριον ἐν στήθεσσι θέτο μεγαλήτορα θυμόν,
σχέτλιος, οὐδὲ μετατρέπεται φιλότητος ἑταίρων,
τῆς, ᾗ μιν παρὰ νηυσὶν ἐτίομεν ἔξοχον ἄλλων·
νηλής· καὶ μέν τίς τε κασιγνήτοιο φόνοιο
ποινὴν, ἢ οὗ παιδὸς ἐδέξατο τεθνειῶτος.
καί ῥ' ὁ μὲν, ἐν δήμῳ μένει αὐτοῦ πόλλ' ἀποτίσας.
τοῦ δέ τ' ἐρητύεται κραδίη, καὶ θυμὸς ἀγήνωρ,
ποινὴν δεξαμένου, σοὶ δ' ἄλληκτόν τε, κακόν τε
θυμὸν ἐνὶ στήθεσσι θεοὶ θέσαν εἵνεκα κούρης
οἴης, νῦν δέ τοι ἑπτὰ παρίσχομεν ἔξοχ' ἀρίστας,
ἄλλά τε πόλλ' ἐπὶ τῇσι. σὺ δ' ἵλαον ἔνθεο θυμόν.
αἴδεσαι δὲ μέλαθρον, ὑπωρόφιοι δέ τοι εἰμὲν
πληθύος ἐκ δαναῶν μέμαμεν δέ τοι ἔξοχον ἄλλων
κήδιστοί τ' ἔμεναι, καὶ φίλτατοι, ὅσσοι ἀχαιοί.
Τὸν δ' ἀπαμειβόμενος, προσέφη πόδας ὠκὺς ἀχιλλεύς.
Αἶαν διογενὲς, τελαμώνιε, κοίρανε λαῶν,
πάντα τί μοι κατὰ θυμὸν ἐείσω μυθήσασθαι.
ἀλλά μοι οἰδάνεται κραδίη χόλῳ, ὁππότ' ἐκείνου
μνήσομαι, ὅς μ' ἀσύφηλον ἐν ἀργείοισιν ἔρεξεν
ἀτρείδης.

πρίν γ' ὅτε δὴ θάλαμος πύκα βάλλετο, τοὶ δ' ἐπὶ πύργων
βαῖνον κουρῆτες· καὶ ἐνέπρηθον μέγα ἄστυ.
καὶ τότε δὴ μελέαγρον ἐΰζωνος παράκοιτις,
λίσσετ' ὀδυρομένη, καὶ οἱ κατέλεξεν ἅπαντα
κήδε', ὅσ' ἀνθρώποισι πέλει, τῶν ἄστυ ἁλώῃ·
ἄνδρας μὲν κτείνουσι, πόλιν δέ τε πῦρ ἀμαθύνει,
τέκνα δέ τ' ἄλλοι ἄγουσι, βαθυζώνους τε γυναῖκας·
τοῦ δ' ὠρίνετο θυμὸς ἀκούοντος κακὰ ἔργα.
βῆ δ' ἴεναι· χροῒ δ' ἔντε' ἐδύσατο παμφανόωντα.
ὣς ὁ μὲν αἰτωλοῖσιν ἀπήμυνε κακὸν ἦμαρ,
εἴξας ᾧ θυμῷ, τῷ δ' οὐκέτι δῶρ' ἐτέλεσσαν
πολλά τε καὶ χαρίεντα· κακὸν δ' ἤμυνε καὶ αὔτως.
ἀλλὰ σὺ μή μοι ταῦτα νόει φρεσί· μὴ δέ σε δαίμων
ἐνταῦθα τρέψειε φίλος· κάκιον δέ κεν εἴη
νηυσὶ καιομένῃσιν ἀμυνέμεν, ἀλλ' ἐπὶ δώροις
ἔρχεο· ἶσον γάρ σε θεῷ τίσουσιν ἀχαιοί.
εἰ δέ κ' ἄτερ δώρων πόλεμον φθισήνορα δύῃς·
οὐκ ἔθ' ὁμῶς τιμῆς ἔσεαι· πόλεμόν περ ἀλαλκών.
Τὸν δ' ἀπαμειβόμενος, προσέφη πόδας ὠκὺς ἀχιλλεύς·
φοῖνιξ ἄττα γεραιὲ, διοτρεφὲς, οὔτι με ταύτης
χρεὼ τιμῆς· φρονέω δὲ τετιμῆσθαι διὸς αἴσῃ,
ἥ μ' ἕξει παρὰ νηυσὶ κορωνίσιν, εἰσόκ' ἀϋτμὴ
ἐν στήθεσσι μένῃ· καί μοι φίλα γούνατ' ὀρώρῃ.
ἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ φρεσὶ βάλλεο σῇσι.
μή μοι σύγχει θυμὸν ὀδυρόμενος, καὶ ἀχεύων,
ἀτρείδῃ ἥρωϊ φέρων χάριν, οὐδέ τι σε χρὴ
τὸν φιλέειν, ἵνα μή μοι ἀπέχθηαι φιλέοντι.
καλόν τοι σὺν ἐμοὶ τὸν κήδειν, ὅς κε μὲ κήδῃ.
ἶσον ἐμοὶ βασίλευε, καὶ ἥμισυ μείρεο τιμῆς.
οὗτοι δ' ἀγγελέουσι, σὺ δ' αὐτόθι λέξο μένων

Ἴδα θ'. ὃς κάρτιστος ἐπιχθονίων γένετ' ἀνδρῶν,
τῶν τότε. καί ῥ' ἄνακτος ἐναντίον εἵλετο τόξον
Φοίβου Ἀπόλλωνος, καλλισφύρου εἵνεκα νύμφης.
τὴν δὲ τότ' ἐν μεγάροισι πατὴρ, καὶ πότνια μήτηρ,
Ἀλκυόνην καλέεσκον ἐπώνυμον. οὕνεκ' ἄρ' αὐτῆς
μήτηρ ἀλκυόνος πολυπενθέος οἶτον ἔχουσα
κλαῖ', ὅτε μιν ἑκάεργος ἀνήρπασε Φοῖβος Ἀπόλλων.
τῇ, ὅ γε παρκατέλεκτο, χόλον θυμαλγέα πέσσων,
ἐξ ἀρέων μητρὸς κεχολωμένος. ἥ ῥα θεοῖσι
πόλλ' ἀχέουσ', ἠρᾶτο κασιγνήτοιο φόνοιο,
πολλὰ δὲ καὶ γαῖαν πολυφόρβην χερσὶν ἀλοία
κικλήσκουσ' Ἀΐδην, καὶ ἐπαινὴν Περσεφόνειαν.
πρόχνυ καθεζομένη. δεύοντο δὲ δάκρυσι κόλποι.
παιδὶ δόμεν θάνατον. τῆς δ' ἠεροφοῖτις Ἐριννὺς
ἔκλυεν ἐξ Ἐρέβεσφιν, ἀμείλιχον ἦτορ ἔχουσα.
τῶν δὲ τάχ' ἀμφὶ πύλας ὅμαδος, καὶ δοῦπος ὀρώρει.
πύργων βαλλομένων. τὸν δὲ λίσσοντο γέροντες
Αἰτωλῶν, πέμπον δὲ θεῶν ἱερῆας ἀρίστους
ἐξελθεῖν, καὶ ἀμῦναι ὑποσχόμενοι μέγα δῶρον.
ὁππόθι πιότατον πεδίον Καλυδῶνος ἐραννῆς.
ἔνθα μιν ἤνωγον τέμενος περικαλλὲς ἑλέσθαι
πεντηκοντόγυον. τὸ μὲν ἥμισυ οἰνοπέδοιο,
ἥμισυ δὲ, ψιλὴν ἄροσιν πεδίοιο ταμέσθαι.
πολλὰ δέ μιν λιτάνευε γέρων ἱππηλάτα Οἰνεὺς
οὐδοῦ ἐπεμβεβαὼς ὑψηρεφέος θαλάμοιο,
σείων κολλητὰς σανίδας, γουνούμενος υἱόν.
πολλὰ δὲ τόν γε κασίγνηται, καὶ πότνια μήτηρ,
ἐλλίσσονθ'. ὁ δὲ, μᾶλλον ἀναίνετο, πολλὰ δ' ἑταῖροι,
οἵ οἱ κεδνότατοι, καὶ φίλτατοι ἦσαν ἁπάντων.
ἀλλ' οὐδ' ὧς τοῦ θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον.

πρίν γ'.

ὡς ἦν· ἐν δ' ὑμῖν ἐρέω πάντεσσι φίλοισι.
κουρῆτές τ' ἐμάχοντο, καὶ αἰτωλοὶ μενεχάρμαι
ἀμφὶ πόλιν καλυδῶνα, καὶ ἀλλήλους ἐνάριζον.
αἰτωλοὶ μὲν ἀμυνόμενοι καλυδῶνος ἐραννῆς,
κουρῆτες δὲ διαπραθέειν μεμαῶτες ἄρηϊ.
καὶ γὰρ τοῖσι κακὸν χρυσόθρονος ἄρτεμις ὦρσε
χωσαμένη. ὅ οἱ οὔτι θαλύσια γουνῷ ἀλωῆς
οἰνεὺς ῥέξ', ἄλλοι δὲ θεοὶ δαίνυνθ' ἑκατόμβας.
οἴῃ δ' οὐκ ἔρρεξε διὸς κούρῃ μεγάλοιο.
ἢ λάθετ', ἢ οὐκ ἐνόησεν, ἀάσατο δὲ μέγα θυμῷ.
ἣ δὲ χολωσαμένη δῖον γένος ἰοχέαιρα,
ὦρσεν ἐπὶ χλούνω σῦν ἄγριον ἀργιόδοντα,
ὃς κακὰ πόλλ' ἐρδέσκεν ἔθων οἰνῆος ἀλωήν.
πολλὰ δ' ὅγε προθέλυμνα χαμαὶ βάλε δένδρεα μακρὰ
αὐτῇσιν ῥίζῃσι, καὶ αὐτοῖς ἄνθεσι μήλων.
τὸν δ' υἱὸς οἰνῆος ἀπέκτεινεν μελέαγρος
πολλέων ἐκ πολίων θηρήτορας ἄνδρας ἀγείρας,
καὶ κύνας, οὐ μὲν γάρ κε δάμη παύροισι βροτοῖσι
τόσος ἔω. πολλοὺς δὲ πυρῆς ἐπέβησ' ἀλεγεινῆς.
ἣ δ' ἀμφ' αὐτῷ θῆκε πολὺν κέλαδον, καὶ ἀϋτὴν
ἀμφὶ συὸς κεφαλῇ, καὶ δέρματι λαχνήεντι,
κουρήτων τε μεσηγὺ, καὶ αἰτωλῶν μεγαθύμων.
ὄφρα μὲν οὖν μελέαγρος ἀρηΐφιλος πολέμιζε,
τόφρα δὲ κουρήτεσσι κακῶς ἦν. οὐδ' ἐδύναντο
τείχεος ἔκτοσθε μίμνειν, πολέες περ ἐόντες.
ἀλλ' ὅτε δὴ μελέαγρον ἔδυ χόλος. ὅς τε καὶ ἄλλων
οἰδάνει ἐνὶ στήθεσσι νόον πύκα περ φρονεόντων.
ἤτοι ὃ, μητρὶ φίλῃ ἀλθαίῃ χωόμενος κῆρ,
κεῖτο παρὰ μνηστῇ ἀλόχῳ καλῇ κλεοπάτρῃ,
κούρῃ μαρπίσσης καλλισφύρου εὐηνίνης,

τῶν, περ καὶ μείζων ἀρετὴ, τιμή τε, βίη τε.
καὶ μὲν τούς, θυέεσσι, καὶ εὐχωλῇς ἀγανῇσι,
λοιβῇ τε, κνίσῃ τε, παρατρωπῶσ' ἄνθρωποι
λισσόμενοι, ὅτε κέν τις ὑπερβήῃ, καὶ ἁμάρτῃ.
καὶ γάρ τε λιταί εἰσι διὸς κοῦραι μεγάλοιο,
χωλαί τε, ῥυσαί τε, παραβλῶπές τ' ὀφθαλμώ,
αἵ ῥά τε καὶ μετόπισθ' ἄτης ἀλέγουσι κιοῦσαι.
ἡ δ' ἄτη, σθεναρή τε, καὶ ἀρτίπος, οὕνεκα πάσας
πολλὸν ὑπεκπροθέει, φθάνει δέ τε πᾶσαν ἐπ' αἶαν
βλάπτουσ' ἀνθρώπους, αἱ δ' ἐξακέονται ὀπίσσω.
ὃς μέν τ' αἰδέσεται κούρας διὸς ἆσσον ἰούσας,
τὸν δὲ μέγ' ὤνησαν, καί τ' ἔκλυον εὐχομένοιο·
ὃς δέ κ' ἀνήνηται, καί τε στερεῶς ἀποείπῃ,
λίσσονται δ' ἄρα ταί γε δία κρονίωνα κιοῦσαι,
τῷ ἄτην ἅμ' ἕπεσθαι, ἵνα βλαφθεὶς ἀποτίσῃ.
ἀλλ' ἀχιλεῦ, πόρε καὶ σὺ διὸς κούρῃσιν ἕπεσθαι
τιμὴν, ἥ τ' ἄλλων περ ἐπιγνάμπτει νόον ἐσθλῶν.
εἰ μὲν γὰρ μὴ δῶρα φέροι, τὰ δ' ὄπισθ' ὀνομάζοι
ἀτρείδης, ἀλλ' αἰὲν ἐπιζαφελῶς χαλεπαίνοι,
οὐκ ἂν ἔγωγέ σε μῆνιν ἀποῤῥίψαντα, κελοίμην
ἀργείοισιν ἀμυνέμεναι χατέουσί περ ἔμπης.
νῦν δ' ἅμα τ' αὐτίκα πολλὰ δίδοι, τὰ δ' ὄπισθεν ὑπέστη·
ἄνδρας δὲ λίσσεσθαι ἐπιπροέηκεν ἀρίστους,
κρινάμενος κατὰ λαὸν ἀχαιϊκὸν, οἵ τε σοὶ αὐτῷ
φίλτατοι ἀργείων, τῶν μὴ σύ γε μῦθον ἐλέγξῃς,
μηδὲ πόδας, πρὶν δ' οὔ τι νεμεσσητὸν κεχολῶσθαι.
οὕτω καὶ τῶν πρόσθεν ἐπευθόμεθα κλέα ἀνδρῶν
ἡρώων, ὅτε κέν τιν' ἐπιζάφελος χόλος ἵκοι,
δωρητοί τε πέλοντο, παράῤῥητοί τ' ἐπέεσσι.
μέμνημαι τόδε ἔργον ἐγὼ πάλαι, οὔ τι νέον γε

εὑόμενοι, τανύοντο διὰ φλογὸς ἡφαίστοιο.
πολλὸν δ' ἐκ κεράμων μέθυ πίνετο τοῖο γέροντος.
εἰνάνυχες δέ μοι ἀμφ' αὐτῷ παρὰ νύκτας ἴαυον.
οἱ μὲν ἀμειβόμενοι φυλακὰς ἔχον· οὐδέ ποτ' ἔσβη
πῦρ· ἕτερον μὲν ὑπ' αἰθούσῃ εὐερκέος αὐλῆς,
ἄλλ' ὅ δ' ἐνὶ προδόμῳ, πρόσθεν θαλάμοιο θυράων.
ἀλλ' ὅτε δὴ δεκάτη μοι ἐπήλυθε νὺξ ἐρεβεννή,
καὶ τότ' ἐγὼ θαλάμοιο θύρας πυκινῶς ἀραρυίας
ῥήξας, ἐξῆλθον, καὶ ὑπέρθορον ἑρκίον αὐλῆς
ῥεῖα, λαθὼν φύλακάς τ' ἄνδρας, δμῳάς τε γυναῖκας.
φεῦγον· ἔπειτ' ἀπάνευθε δι' ἑλλάδος εὐρυχόροιο,
φθίην δ' ἐξικόμην ἐριβώλακα μητέρα μήλων.
ἐς πηλῆα ἄναχθ', ὁ δέ με πρόφρων ὑπέδεκτο,
καί με φίλησ', ὡσεί τε πατὴρ ὃν παῖδα φιλήσῃ
μοῦνον, τηλύγετον πολλοῖσιν ἐπὶ κτεάτεσσι.
καί μ' ἀφνειὸν ἔθηκε, πολὺν δέ μοι ὤπασε λαόν,
ναῖον δ' ἐσχατιὴν φθίης, δολόπεσσιν ἀνάσσων.
καί σε τοσοῦτον ἔθηκα θεοῖς ἐπιείκελ' ἀχιλλεῦ
ἐκ θυμοῦ φιλέων, ἐπεὶ οὐκ ἐθέλεσκες ἅμ' ἄλλῳ
οὔτ' ἐς δαῖτ' ἰέναι, οὔτ' ἐν μεγάροισι πάσασθαι,
πρίν γ' ὅτε δή σ' ἐπ' ἐμοῖσιν ἐγὼ γούνασι καθίσσας
ὄψου τ' ἄσαιμι προταμὼν, καὶ οἶνον ἐπισχών.
πολλάκι μοι κατέδευσας ἐπὶ στήθεσι χιτῶνα
οἴνου ἀποβλύζων ἐννηπίῃ ἀλεγεινῇ
ὣς ἐπὶ σοὶ μάλα πόλλ' ἔπαθον, καὶ πόλλ' ἐμόγησα,
τὰ φρονέων, ὅ μοι οὔτι θεοὶ γόνον ἐξετέλειον
ἐξ ἐμεῦ. ἀλλὰ σὲ παῖδα θεοῖς ἐπιείκελ' ἀχιλλεῦ
ποιεύμην, ἵνα μοί ποτ' ἀεικέα λοιγὸν ἀμύνῃς.
ἀλλ' ἀχιλεῦ, δάμασον θυμὸν μέγαν, οὐδέ τί σε χρὴ
νηλέες ἦτορ ἔχειν. στρεπτοὶ δέ τε καὶ θεοὶ αὐτοί.

εἰ μὲν δὴ νόστον γε μετὰ φρεσὶ φαίδιμ' ἀχιλλεῦ
βάλλεαι οὐδ' ἔτι πάμπαν ἀμύνειν νηυσὶ θοῇσι
πῦρ ἐθέλεις ἀΐδηλον· ἐπεὶ χόλος ἔμπεσε θυμῷ·
πῶς ἂν ἔπειτ' ἀπὸ σεῖο φίλον τέκος αὖθι λιποίμην
οἶος· σοὶ δέ μ' ἔπεμπε γέρων ἱππηλάτα πηλεὺς
ἤματι τῷ· ὅτε σ' ἐκ φθίης ἀγαμέμνονι πέμπε
νήπιον, οὔπω εἰδόθ' ὁμοιΐου πολέμοιο,
οὐδ' ἀγοράων, ἵνα τ' ἄνδρες ἀριπρεπέες τελέθουσι.
τοὔνεκά με προέηκε, διδασκέμεναι τάδε πάντα,
μύθων τε ῥητῆρ' ἔμεναι· πρηκτῆρά τε ἔργων.
ὡς ἂν ἔπειτ' ἀπὸ σεῖο φίλον τέκος· οὐκ ἐθέλοιμι
λείπεσθ', οὐδ' εἴ κεν μοι ὑποσταίη θεὸς αὐτὸς
γῆρας ἀποξύσας, θήσειν νέον ἡβώοντα,
οἷον ὅτε πρῶτον λίπον ἑλλάδα καλλιγύναικα·
φεύγων νείκεα πατρὸς ἀμύντορος ὀρμενίδαο·
ὅς μοι παλλακίδος περιχώσατο καλλικόμοιο·
τὴν αὐτὸς φιλέεσκεν· ἀτιμάζεσκε δ' ἄκοιτιν,
μητέρ' ἐμήν· ἡ δ' αἰὲν ἐμὲ λισσέσκετο γούνων
παλλακίδι προμιγῆναι, ἵν' ἐχθήρειε γέροντα.
τῇ πιθόμην καὶ ἔρεξα· πατὴρ δ' ἐμὸς αὐτίκ' ὀϊσθεὶς
πολλὰ κατηρᾶτο· στυγερὰς δ' ἐπεκέκλετ' ἐριννῦς·
μήποτε γούνασιν οἷσιν ἐφέσσεσθαι φίλον υἱὸν
ἐξ ἐμέθεν γεγαῶτα· θεοὶ δ' ἐτέλειον ἐπαράς,
ζεύς τε καταχθόνιος καὶ ἐπαινὴ περσεφόνεια.
ἔνθα μοι οὐκέτι πάμπαν ἐρητύετ' ἐν φρεσὶ θυμὸς
πατρὸς χωομένοιο κατὰ μέγαρα στρωφᾶσθαι.
ἦ μὲν πολλὰ ἔται καὶ ἀνεψιοὶ ἀμφὶς ἐόντες·
αὐτοῦ λισσόμενοι κατερήτυον ἐν μεγάροισι·
πολλὰ δὲ ἴφια μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς
ἔσφαζον, πολλοὶ δὲ σύες θαλέθοντες ἀλοιφῇ

εὑόμενοι

οὐδ' ὅσα λάϊνος οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει
Φοίβου Ἀπόλλωνος Πυθοῖ ἔνι πετρηέσσῃ.
" ληϊστοὶ μὲν γάρ τε βόες, καὶ ἴφια μῆλα,
" κτητοὶ δὲ τρίποδές τε, καὶ ἵππων ξανθὰ κάρηνα.
" ἀνδρὸς δὲ ψυχὴ πάλιν ἐλθεῖν οὔτε λεϊστὴ,
" οὔθ' ἑλετὴ, ἐπεὶ ἄρ κεν ἀμείψεται ἕρκος ὀδόντων.
μήτηρ γάρ τέ μέ φησι θεὰ Θέτις ἀργυρόπεζα
διχθαδίας κῆρας φερέμεν θανάτοιο τέλος δέ.
εἰ μέν κ' αὖθι μένων Τρώων πόλιν ἀμφὶ μάχωμαι,
ὤλετο μέν μοι νόστος ἀτὰρ κλέος ἄφθιτον ἔσται.
εἰ δέ κεν οἴκαδ' ἵκωμαι φίλην ἐς πατρίδα γαῖαν,
ὤλετό μοι κλέος ἐσθλὸν, ἐπὶ δηρὸν δέ μοι αἰὼν
ἔσσεται, οὐδέ κέ μ' ὦκα τέλος θανάτοιο κιχείη.
καί δ' ἂν τοῖς ἄλλοισιν ἐγὼ παραμυθησαίμην
οἴκαδ' ἀποπλείειν· ἐπεὶ οὐκέτι δήετε τέκμωρ
Ἰλίου αἰπεινῆς· μάλα γάρ ἑθεν εὐρύοπα Ζεὺς
χεῖρα ἑὴν ὑπερέσχε· τεθαρσήκασι δὲ λαοί.
ἀλλ' ὑμεῖς μὲν ἰόντες ἀριστήεσσιν Ἀχαιῶν,
ἀγγελίην ἀπόφασθε, τὸ γὰρ γέρας ἐστὶ γερόντων,
ὄφρ' ἄλλην φράζωνται ἐνὶ φρεσὶ μῆτιν ἀμείνω,
ἥ κέ σφιν νῆάς τε σαῷ, καὶ λαὸν Ἀχαιῶν
νηυσὶν ἔπι γλαφυρῇς, ἐπεὶ οὔ σφισιν ἥδε γ' ἑτοίμη,
ἣν νῦν ἐφράσσαντο, ἐμεῦ ἀπομηνίσαντος.
Φοῖνιξ δ' αὖθι παρ' ἄμμι μένων, κατακοιμηθήτω,
ὄφρά μοι ἐν νήεσσι φίλην ἐς πατρίδ' ἕπηται
αὔριον, ἢν ἐθέλῃσιν· ἀνάγκῃ δ' οὔ τι μιν ἄξω.
Ὣς ἔφαθ', οἳ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ,
μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀπέειπεν.
ὀψὲ δὲ δὴ μετέειπε γέρων ἱππηλάτα Φοῖνιξ,
δάκρυ' ἀναπρήσας· περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν.

οὐδέ τι οἱ βουλὰς συμφράσομαι, οὐδὲ μὲν ἔργον.
ἐκ γὰρ δή μ' ἀπάτησε καὶ ἤλιτεν· οὐδ' ἂν ἔτ' αὖτις
ἐξαπάφοιτ' ἐπέεσσιν· ἅλις δέ οἱ, ἀλλὰ ἕκηλος
ἐρρέτω· ἐκ γάρ ἑ φρένας εἵλετο μητίετα ζεύς.
ἐχθρὰ δέ μοι τοῦ δῶρα, τίω δέ μιν ἐν καρὸς αἴσῃ.
οὐδ' εἴ μοι δεκάκις τε, καὶ εἰκοσάκις τόσα δοίη,
ὅσα τέ οἱ νῦν ἐστι, καὶ εἴποθεν ἄλλα γένοιτο,
οὐδ' ὅσ' ἐς ὀρχομενὸν ποτινίσεται, οὐδ' ὅσα θήβας
αἰγυπτίας, ὅθι πλεῖστα δόμοις ἐν κτήματα κεῖται,
αἵθ' ἑκατόμπυλοί εἰσι, διηκόσιοι δ' ἀν' ἑκάστην
ἀνέρες ἐξοιχνεῦσι σὺν ἵπποισι, καὶ ὄχεσφιν,
οὐδ' εἴ μοι τόσα δοίη ὅσα ψάμαθός τε, κόνις τε.
οὐδέ κεν ὧς ἔτι θυμὸν ἐμὸν πείσει' ἀγαμέμνων.
πρίν δ' ἀπὸ πᾶσαν ἐμοὶ δόμεναι θυμαλγέα λώβην.
κούρην δ' οὐ γαμέω ἀγαμέμνονος ἀτρεΐδαο.
οὐδ' εἰ χρυσείῃ ἀφροδίτῃ κάλλος ἐρίζοι,
ἔργα δ' ἀθηναίῃ γλαυκώπιδι ἰσοφαρίζοι,
οὐδέ μιν ὧς γαμέω, ὁ δ' ἀχαιῶν ἄλλον ἑλέσθω,
ὅς τις οἷ τ' ἐπέοικεν, καὶ ὃς βασιλεύτερός ἐστι.
ἢν γὰρ δή με σόωσι θεοί, καὶ οἴκαδ' ἵκωμαι,
πηλεύς θήν μοι ἔπειτα γυναῖκα γαμέσεται αὐτός.
πολλαί δ' ἀχαιΐδες εἰσὶν ἀν' ἑλλάδα τε, φθίην τε,
κοῦραι ἀριστήων, οἵ τε πτολίεθρα ῥύονται.
τάων ἥν κ' ἐθέλωμι φίλην ποιήσομ' ἄκοιτιν
ἔνθα δέ μοι μάλα πολλὸν ἐπέσσυτο θυμὸς ἀγήνωρ
γήμαντι μνηστὴν ἄλοχον, εἰκυῖαν ἄκοιτιν,
κτήμασι τέρπεσθαι, τὰ γέρων ἐκτήσατο πηλεύς.
οὐ γὰρ ἐμοὶ ψυχῆς ἀντάξιον, οὐδ' ὅσα φασὶν
ἴλιον ἐκτῆσθαι εὐναιόμενον πτολίεθρον,
τὸ πρὶν ἐπ' εἰρήνης, πρὶν ἐλθεῖν υἷας ἀχαιῶν,

νῦν δ' ἐπεὶ ἐκ χειρῶν γέρας εἵλετο, καί μ' ἀπάτησε,
μή μευ πειράτω εὖ εἰδότος. οὐδέ με πείσει.
ἀλλ' Ὀδυσεῦ σύν σοί τε, καὶ ἄλλοισι βασιλεῦσι,
φραζέσθω νήεσσιν ἀλεξέμεναι δήϊον πῦρ.
ἦ μὲν δὴ μάλα πολλὰ πονήσατο νόσφιν ἐμεῖο.
καὶ δὴ τεῖχος ἔδειμε, καὶ ἤλασε τάφρον ἐπ' αὐτῷ,
εὐρεῖαν μεγάλην, ἐν δὲ, σκόλοπας κατέπηξεν.
ἀλλ' οὐδ' ὧς δύναται σθένος Ἕκτορος ἀνδροφόνοιο
ἴσχειν. ὄφρα δ' ἐγὼ μετ' ἀχαιοῖσι πολέμιζον,
οὐκ ἐθέλεσκε μάχην ἀπὸ τείχεος ὀρνύμεν Ἕκτωρ,
ἀλλ' ὅσον ἐς σκαιάς τε πύλας, καὶ φηγὸν ἵκανεν.
ἔνθά ποτ' οἶον ἔμιμνε, μόγις δέ μευ ἔκφυγεν ὁρμήν.
νῦν δ' ἐπεὶ οὐκ ἐθέλω πολεμιζέμεν Ἕκτορι δίῳ,
αὔριον ἱρὰ Διὶ ῥέξας, καὶ πᾶσι θεοῖσι
νηήσας εὖ νῆας, ἐπὴν ἅλαδε προερύσσω,
ὄψεαι ἢν ἐθέλῃσθα, καὶ αἴ κέν τοι τὰ μεμήλῃ,
ἦρι μάλ' Ἑλλήσποντον ἐπ' ἰχθυόεντα πλεούσας
νῆας ἐμάς, ἐν δ' ἄνδρας ἐρεσσέμεναι μεμαῶτας.
εἰ δέ κεν εὐπλοΐην δώῃ κλυτὸς ἐννοσίγαιος,
ἤματί κεν τριτάτῳ Φθίην ἐρίβωλον ἱκοίμην.
ἔστι δέ μοι μάλα πολλά, τὰ κάλλιπον ἐνθάδε ἔρρων.
ἄλλον δ' ἐνθένδε χρυσὸν, καὶ χαλκὸν ἐρυθρὸν,
ἠδὲ γυναῖκας ἐϋζώνους, πολιόν τε σίδηρον
ἄξομαι. ἅσσ' ἔλαχόν γε. γέρας δέ μοι ὅς περ ἔδωκεν,
αὖτις ἐφυβρίζων ἕλετο κρείων ἀγαμέμνων
ἀτρεΐδης. τῷ πάντ' ἀγορευέμεν ὡς ἐπιτέλλω
ἀμφαδόν, ὄφρα καὶ ἄλλοι ἐπισκύζωνται ἀχαιοί,
εἴ τινά που Δαναῶν ἔτι ἔλπεται ἐξαπατήσειν,
αἰὲν ἀναιδείην ἐπιειμένος, οὐδ' ἂν ἔμοιγε
τετλαίη κύνεός περ ἐὼν, εἰς ὦπα ἰδέσθαι.

αὐτὰρ ἐγὼν ἐρέω, ὥς μοι δοκεῖ εἶναι ἄριστα·
οὔτε με γ' ἀτρείδην ἀγαμέμνονα πεισέμεν οἴω,
οὔτ' ἄλλους δαναοὺς ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν,
μάρνασθαι δηΐοισι μετ' ἀνδράσι νωλεμὲς αἰεί,
ἴση μοῖρα μένοντι, καὶ εἰ μάλα τις πολεμίζοι·
ἐν δὲ ἰῇ τιμῇ ἠμὲν κακὸς ἠδὲ καὶ ἐσθλός·
κάτθαν' ὁμῶς ὅ,τ' ἀεργὸς ἀνὴρ ὅ,τε πολλὰ ἐοργώς·
οὐδέ τί μοι περίκειται· ἐπεὶ πάθον ἄλγεα θυμῷ,
αἰεὶ ἐμὴν ψυχὴν παραβαλλόμενος πολεμίζειν.
ὡς δ' ὄρνις ἀπτῆσι νεοσσοῖσι προφέρησι
μάστακ' ἐπεί κε λάβησι, κακῶς δ' ἄρα οἱ πέλει αὐτῇ·
ὡς καὶ ἐγὼ, πολλὰς μὲν ἀΰπνους νύκτας ἴαυον,
ἤματα δ' αἱματόεντα διέπρησσον πολεμίζων,
ἀνδράσι μαρνάμενος ὀάρων ἕνεκα σφετεράων·
δώδεκα δὴ σὺν νηυσὶ πόλεις ἀλάπαξ' ἀνθρώπων·
πεζὸς δ' ἕνδεκά φημι κατὰ τροίην ἐρίβωλον·
τάων ἐκ πασέων, κειμήλια πολλὰ, καὶ ἐσθλὰ
ἐξελόμην· καὶ πάντα φέρων ἀγαμέμνονι δόσκον
ἀτρείδῃ· ὁ δ' ὄπισθε μένων παρὰ νηυσὶ θοῇσι,
δεξάμενος διὰ παῦρα δασάσκετο· πολλὰ δ' ἔχεσκεν,
ἄλλα δ' ἀριστήεσσι δίδου γέρα, καὶ βασιλεῦσι·
τοῖσι μὲν ἔμπεδα κεῖται· ἐμεῦ δ' ἀπὸ μούνου ἀχαιῶν,
εἵλετ', ἔχει δ' ἄλοχον θυμαρέα, τῇ παριαύων,
τερπέσθω. τί δὲ δεῖ πολεμιζέμεναι τρώεσσιν
ἀργείους; τί δὲ λαὸν ἀνήγαγεν ἐνθάδ' ἀγείρας
ἀτρείδης· ἦ οὐχ ἑλένης ἕνεκ' ἠϋκόμοιο;
ἦ μοῦνοι φιλέουσ' ἀλόχους μερόπων ἀνθρώπων
ἀτρεῖδαι; ἐπεὶ ὅς τις ἀγαθὸς καὶ ἐχέφρων,
τὴν αὐτοῦ φιλέει, καὶ κήδεται· ὡς καὶ ἐγὼ τὴν
ἐκ θυμοῦ φίλεον, δουρικτητήν περ ἐοῦσαν.

γαμβρός κέν οἱ ἔοι· τίσει δέ σε ἶσον ὀρέστῃ,
ὅς οἱ τηλύγετος τρέφεται θαλίῃ ἐνὶ πολλῇ·
τρεῖς δέ οἱ εἰσὶ θύγατρες ἐνὶ μεγάρῳ εὐπήκτῳ,
χρυσόθεμις, καὶ λαοδίκη, καὶ ἰφιάνασσα·
τάων, ἥν κ' ἐθέλῃσθα φίλην ἀνάεδνον ἄγεσθαι
πρὸς οἶκον πηλῆος, ὁ δ' αὖτ' ἐπιμείλια δώσει
πολλὰ μάλ', ὅσ' οὔπω τις ἑῇ ἐπέδωκε θυγατρί·
ἑπτὰ δέ τοι δώσει εὖ ναιόμενα πτολίεθρα,
καρδαμύλην, ἐνόπην τε, καὶ ἱρὴν ποιήεσσαν,
φηράς τε ζαθέας, ἠδ' ἄνθειαν βαθύλειμον,
καλήν τ' αἴπειαν, καὶ πήδασον ἀμπελόεσσαν·
πᾶσαι δ' ἐγγὺς ἁλὸς νέαται πύλου ἠμαθόεντος·
ἐν δ' ἄνδρες ναίουσι πολύρρηνες, πολυβοῦται,
οἵ κέ σε δωτίνῃσι θεὸν ὣς τιμήσουσιν,
καί τοι ὑπὸ σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας·
ταῦτά κέ τοι τελέσειε μεταλλήξαντι χόλοιο.
εἰ δέ τοι ἀτρείδης μὲν ἀπήχθετο κηρόθι μᾶλλον
αὐτὸς, καὶ τοῦ δῶρα, σὺ δ' ἄλλους περ παναχαιοὺς
τειρομένους ἐλέαιρε κατὰ στρατόν, οἵ σε θεὸν ὣς
τίσουσ'· ἦ γάρ κέ σφι μάλα μέγα κῦδος ἄροιο·
νῦν γάρ χ' ἕκτορ' ἕλοις, ἐπεὶ ἂν μάλα τοι σχεδὸν ἔλθοι
λύσσαν ἔχων ὀλοὴν, ἐπεὶ οὔτινά φησιν ὁμοῖον
οἷ ἔμεναι δαναῶν, οὓς ἐνθάδε νῆες ἔνεικαν.
Τὸν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς ἀχιλλεύς·
διογενὲς λαερτιάδη, πολυμήχαν' ὀδυσσεῦ,
χρὴ μὲν δὴ τὸν μῦθον ἀπηλεγέως ἀποειπεῖν·
ἧπερ δὴ φρονέω τε, καὶ ὡς τετελεσμένον ἔσται,
ὡς μή μοι τρύζητε παρήμενοι ἄλλοθεν ἄλλος.
ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς ἀΐδαο πύλῃσιν,
ὅς χ' ἕτερον μὲν κεύθει ἐνὶ φρεσὶν, ἄλλο δὲ εἴπῃ·

τέκνον ἐμὸν, κάρτος γὰρ ἀθηναίη τε, καὶ ἥρη
δώσουσ', αἴκ' ἐθέλωσι, σὺ δὲ μεγαλήτορα θυμὸν
ἴσχειν ἐν στήθεσι, φιλοφροσύνη γὰρ ἀμείνων,
ληγέμεναι δ' ἔριδος κακομηχάνου, ὄφρα σε μᾶλλον
τίωσ' ἀργείων ἠμὲν νέοι, ἠδὲ γέροντες.
Ως ἐπέτελλ' ὁ γέρων, σὺ δὲ λήθεαι. ἀλλ' ἔτι καὶ νῦν
παύε', ἔα δὲ χόλον θυμαλγέα, σοὶ δ' ἀγαμέμνων
ἄξια δῶρα δίδωσι μεταλλήξαντι χόλοιο,
εἰ δὲ σὺ μέν μευ ἄκουσον, ἐγὼ δέ κέ τοι καταλέξω,
ὅσσά τοι ἐνὶ κλισίῃσιν ὑπέσχετο δῶρ' ἀγαμέμνων
ἕπτ' ἀπύρους τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα,
αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δ' ἵππους
πηγοὺς ἀθλοφόρους, οἳ ἀέθλια ποσσὶν ἄροντο.
οὔκεν ἀλήιος εἴη ἀνὴρ, ᾧ τόσσα γένοιτο,
οὐδέκεν ἀκτήμων ἐριτίμοιο χρυσοῖο,
ὅσσ' ἀγαμέμνονος ἵπποι ἀέθλια ποσσὶν ἄροντο.
δώσει δ' ἑπτὰ γυναῖκας ἀμύμονας, ἔργ' εἰδυίας,
λεσβίδας, ἃς ὅτε λέσβον ἐϋκτιμένην ἕλεν αὐτὸς,
ἐξέλεθ', αἳ τότε κάλλει ἐνίκων φῦλα γυναικῶν.
τὰς μέν τοι δώσει, μετὰ δ' ἔσσεται, ἣν τότ' ἀπηύρα
κούρην βρισῆος, καὶ ἐπὶ μέγαν ὅρκον ὀμεῖται
μήποτε τῆς εὐνῆς ἐπιβήμεναι, ἠδὲ μιγῆναι,
ἣ θέμις ἐστὶν ἄναξ, ἤτ' ἀνδρῶν, ἤτε γυναικῶν.
ταῦτα μὲν αὐτίκα πάντα παρέσσεται, εἰ δέ κεν αὖτε
ἄστυ μέγα πριάμοιο θεοὶ δώωσ' ἀλαπάξαι,
νῆας ἅλις χρυσοῦ, καὶ χαλκοῦ νηήσασθαι
εἰσελθὼν, ὅτε κεν δατεώμεθα ληΐδ' ἀχαιοί.
τρωϊάδας δὲ γυναῖκας ἐείκοσιν αὐτὸς ἑλέσθαι.
αἵ κε μετ' ἀργείην ἑλένην κάλλισται ἔωσιν,
εἰ δέκεν ἄργος ἱκοίμεθ' ἀχαϊκὸν οὖθαρ ἀρούρης.

γαμβρὸς

πλησάμενος δ' οἴνοιο δέπας, δείδεκτ' ἀχιλῆα·
χαῖρ' ἀχιλεῦ, δαιτὸς μὲν ἐΐσης οὐκ ἐπιδευεῖς
ἠμὲν ἐνὶ κλισίῃ ἀγαμέμνονος ἀτρεΐδαο,
ἠδὲ καὶ ἐνθάδε νῦν· πάρα γὰρ μενοεικέα πολλὰ
δαίνυσθ'. ἀλλ' οὐ δαιτὸς ἐπηράτου ἔργα μέμηλεν,
ἀλλὰ λίην μέγα πῆμα διοτρεφὲς, εἰσορόωντες,
δείδιμεν. ἐν δοιῇ δὲ σαωσέμεν, ἢ ἀπολέσθαι
νῆας ἐϋσσέλμους, εἰ μὴ σύ γε δύσεαι ἀλκήν.
ἐγγὺς γὰρ νηῶν, καὶ τείχεος αὖλιν ἔθεντο
τρῶες ὑπέρθυμοι, τηλεκλητοί τ' ἐπίκουροι,
κηάμενοι πυρὰ πολλὰ κατὰ στρατόν. οὐδ' ἔτι φασὶν
σχήσεσθ', ἀλλ' ἐνὶ νηυσὶ μελαίνῃσι πεσέεσθαι.
ζεὺς δέ σφιν κρονίδης ἐνδέξια σήματα φαίνων
ἀστράπτει. ἕκτωρ δὲ μέγα σθένεϊ βλεμεαίνων,
μαίνεται ἐκπάγλως πίσυνος διΐ. οὐδέ τι τίει
ἀνέρας οὐδὲ θεούς, κρατερὴ δέ ἑ λύσσα δέδυκεν.
ἀρᾶται δὲ τάχιστα φανήμεναι ἠῶ δῖαν.
στεῦται γὰρ νηῶν ἀποκόψειν ἄκρα κόρυμβα,
αὐτάς τ' ἐμπρήσειν μαλεροῦ πυρός. αὐτὰρ ἀχαιοὺς
δῃώσειν παρὰ τῇσιν ὀρινομένους ὑπὸ καπνοῦ.
ταῦτ' αἰνῶς δείδοικα κατὰ φρένα μή οἱ ἀπειλὰς
ἐκτελέσωσι θεοὶ, ἡμῖν δὲ δὴ αἴσιμον εἴη
φθίσθαι ἐνὶ τροίῃ ἑκὰς ἄργεος ἱπποβότοιο.
ἀλλ' ἄνα, εἰ μέμονάς γε, καὶ ὀψέ περ υἷας ἀχαιῶν
τειρομένους ἐρύεσθαι ὑπὸ τρώων ὀρυμαγδοῦ.
αὐτῷ τοι μετόπισθ' ἄχος ἔσεται, οὐδέ τι μῆχος
ῥεχθέντος κακοῦ ἔστ' ἄκος εὑρεῖν. ἀλλὰ πολὺ πρὶν
φράζευ, ὅπως δαναοῖσιν ἀλεξήσεις κακὸν ἦμαρ.
ὦ πέπον. ἦ μὲν σοί γε πατὴρ ἐπετέλλετο πηλεὺς
ἤματι τῷ, ὅτε σ' ἐκ φθίης ἀγαμέμνονι πέμπε.

αὐτῇ σὺν φόρμιγγι, λιπὼν ἕδος, ἔνθα θάασσεν.
ὣς δ' αὔτως πάτροκλος, ἐπεὶ ἴδε φῶτας, ἀνέστη.
τὼ καὶ δεικνύμενος, προσέφη πόδας ὠκὺς ἀχιλλεύς.
Χαίρετον, ἦ φίλοι ἄνδρες ἱκάνετον. ἦ τι μάλα χρεώ,
οἵμοι σκυζομένῳ περ, ἀχαιῶν φίλτατοί ἐστον.
Ὣς ἄρα φωνήσας, προτέρω ἄγε δῖος ἀχιλλεύς.
εἷσεν δ' ἐν κλισμοῖσι, τάπησί τε πορφυρέοισιν.
αἶψα δὲ πάτροκλον προσεφώνεεν ἐγγὺς ἐόντα.
μείζονα δὴ κρητῆρα μενοιτίου υἱὲ καθίστα,
ζωρότερον δὲ κέραιε. δέπας δ' ἔντυνον ἑκάστῳ.
οἳ γὰρ φίλτατοι ἄνδρες ἐμῷ ὑπέασι μελάθρῳ.
Ὣς φάτο. πάτροκλος δὲ φίλῳ ἐπεπείθεθ' ἑταίρῳ.
αὐτὰρ ὅ γε κρεῖον μέγα κάββαλεν ἐν πυρὸς αὐγῇ,
ἐν δ' ἄρα νῶτον ἔθηκ' ὄιος, καὶ πίονος αἰγός
ἐν δὲ συὸς σιάλοιο ῥάχιν τεθαλυῖαν ἀλοιφῇ.
τῷ δ' ἔχεν αὐτομέδων. τάμνεν δ' ἄρα δῖος ἀχιλλεύς.
καὶ τὰ μὲν εὖ μίστυλλε, καὶ ἀμφ' ὀβελοῖσιν ἔπειρε
πῦρ δὲ μενοιτιάδης δαῖεν μέγα ἰσόθεος φώς.
αὐτὰρ ἐπεὶ κατὰ πῦρ ἐκάη, καὶ φλὸξ ἐμαράνθη,
ἀνθρακιὴν στορέσας, ὀβελοὺς ἐφύπερθε τάνυσσε.
πάσσε δ' ἁλὸς θείοιο κρατευτάων ἐπαείρας.
αὐτὰρ ἐπεί ῥ' ὤπτησε, καὶ εἰν ἐλεοῖσιν ἔχευεν.
πάτροκλος μὲν σῖτον ἑλὼν, ἐπένειμε τραπέζῃ
καλοῖς ἐν κανέοισιν. ἀτὰρ κρέα νεῖμεν ἀχιλλεύς.
αὐτὸς δ' ἀντίον ἷζεν ὀδυσσῆος θείοιο
τοίχου τοῦ ἑτέροιο. θεοῖσι δὲ θῦσαι ἀνώγει
πάτροκλον ὃν ἑταῖρον, ὃ δ' ἐν πυρὶ βάλλε θυηλάς.
οἱ δ' ἐπ' ὀνείαθ' ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
αὐτὰρ ἐπεὶ πόσιος, καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
νεῦσ' αἴας φοίνικι, νόησε δὲ θεῖος ὀδυσσεύς.

πλησάμενος

δῶρα μὲν οὐκ ἔτ' ὀνοστὰ διδοῖς ἀχιλῆϊ ἄνακτι·
ἀλλ' ἄγετε κλητοὺς ὀτρύνομεν, οἵ κε τάχιστα
ἔλθωσ' ἐς κλισίην πηληϊάδεω ἀχιλῆος·
εἰ δ' ἄγε τοὺς, ἂν ἐγὼν ἐπιόψομαι, οἱ δὲ, πιθέσθων
φοῖνιξ μὲν πρώτιστα διὶ φίλος ἡγησάσθω·
αὐτὰρ ἔπειτ' αἴας τε μέγας, καὶ δῖος ὀδυσσεύς·
κηρύκων δ' ὀδῖος τε, καὶ εὐρυβάτης ἅμ' ἑπέσθων·
φέρτε δὲ χερσὶν ὕδωρ, εὐφημῆσαί τε κέλεσθε,
ὄφρα διὶ κρονίδῃ ἀρησόμεθ', αἴ κ' ἐλεήσῃ·
Ὣς φάτο, τοῖσι δὲ πᾶσιν ἑαδότα μῦθον ἔειπεν·
αὐτίκα κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν·
κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο·
νώμησαν δ' ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν·
αὐτὰρ ἐπεὶ σπείσαντ', ἔπιον θ' ὅσον ἤθελε θυμός·
ὁρμῶντ' ἐκ κλισίης ἀγαμέμνονος ἀτρείδαο·
τοῖσι δὲ πόλλ' ἐπέτελλε γερήνιος ἱππότα νέστωρ,
δενδίλλων ἐς ἕκαστον, ὀδυσσῆϊ δὲ μάλιστα
πειρᾶν ὡς πεπίθοιεν ἀμύμονα πηλείωνα·
τὼ δὲ βάτην παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης·
πολλὰ μάλ' εὐχομένω γαιηόχῳ ἐννοσιγαίῳ·
ῥηϊδίως πεπιθεῖν μεγάλας φρένας αἰακίδαο,
μυρμιδόνων δ' ἐπί τε κλισίας, καὶ νῆας ἱκέσθην·
τὸν δ' εὗρον φρένα τερπόμενον φόρμιγγι λιγείῃ·
καλῇ, δαιδαλέῃ, ἐπὶ δ' ἀργύρεος ζυγὸς ἦεν·
τὴν ἄρετ' ἐξ ἐνάρων πόλιν ἠετίωνος ὀλέσσας·
τῇ ὅγε θυμὸν ἔτερπεν, ἄειδε δ' ἄρα κλέα ἀνδρῶν·
πάτροκλος δέ οἱ οἶος ἐναντίος ἧστο σιωπῇ,
δέγμενος αἰακίδην ὁπότε λήξειεν ἀείδων·
τὼ δὲ βάτην προτέρω, ἡγεῖτο δὲ δῖος ὀδυσσεύς·
στὰν δὲ πρόσθ' αὐτοῖο· ταφὼν δ' ἀνόρουσεν ἀχιλλεύς

ἣ θέμις ἀνθρώπων πέλει ἀνδρῶν, ἠδὲ γυναικῶν.
ταῦτα μὲν αὐτίκα πάντα παρέσεται. εἰ δέ κεν αὖτε
ἄστυ μέγα πριάμοιο θεοὶ δώωσ' ἀλαπάξαι.
νῆα ἅλις, χαλκοῦ, καὶ χρυσοῦ νηησάσθω
εἰσελθὼν, ὅτε κεν δατεώμεθα ληΐδ' ἀχαιοί.
τρωϊάδας δὲ γυναῖκας ἐείκοσιν αὐτὸς ἑλέσθω.
αἵ κε μετ' ἀργείην ἑλένην κάλλισται ἔωσιν.
εἰ δέ κεν ἄργος ἱκοίμεθ' ἀχαιϊκὸν οὖθαρ ἀρούρης
γαμβρός κέν μοι ἔοι, τίσω δέ μιν ἶσον ὀρέστῃ.
ὅς μοι τηλύγετος τρέφεται θαλίῃ ἐνὶ πολλῇ.
τρεῖς δέ μοι εἰσὶ θύγατρες ἐνὶ μεγάρῳ εὐπήκτῳ.
χρυσόθεμις, καὶ λαοδίκη, καὶ ἰφιάνασσα.
τάων, ἥν κ' ἐθέλῃσι φίλην ἀνάεδνον ἀγέσθω
πρὸς οἶκον πηλῆος. ἐγὼ δ' ἐπιμείλια δώσω
πολλὰ μάλ', ὅσσ' οὔπω τις ἑῇ ἐπέδωκε θυγατρί.
ἑπτὰ δέ οἱ δώσω εὖ ναιόμενα πτολίεθρα,
καρδαμύλην, ἐνόπην τε, καὶ ἱρὴν ποιήεσσαν.
φηράς τε ζαθέας, ἠδ' ἄνθειαν βαθύλειμον.
καλήν τ' αἴπειαν, καὶ πήδασον ἀμπελόεσσαν.
πᾶσαι δ' ἐγγὺς ἁλὸς νέαται πύλου ἠμαθόεντος.
ἐν δ' ἄνδρες ναίουσι πολύρρηνες πολυβοῦται.
οἵ κέ ἑ δωτίνῃσι θεὸν ὣς τιμήσουσι,
καί οἱ ὑπὸ σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας.
ταῦτά κέ οἱ τελέσαιμι μεταλλήξαντι χόλοιο.
δμηθήτω ἀΐδης τοι ἀμείλιχος, ἠδ' ἀδάμαστος.
τοὔνεκα καί τε βροτοῖσι θεῶν ἔχθιστος ἁπάντων.
καί μοι ὑποστήτω ὅσσον βασιλεύτερός εἰμι,
ἠδ' ὅσσον γενεῇ προγενέστερος εὔχομαι εἶναι.
Τὸν δ' ἠμείβετ' ἔπειτα γερήνιος ἱππότα νέστωρ
ἀτρείδη κύδιστε ἄναξ ἀνδρῶν ἀγάμεμνον.

δῶρα

οὐ γάρ τις νόον ἄλλος ἀμείνονα τοῦδε νοήσει
οἷον ἐγὼ νοέω ἢ μὲν πάλαι, ἰδ' ἔτι καὶ νῦν.
ἐξ ἔτι τοῦ. ὅτε διογενὲς βρισηΐδα κούρην
χωομένου ἀχιλῆος, ἔβης κλισίηθεν ἀπούρας,
οὔτι καθ' ἡμέτερόν γε νόον. μάλα γάρ τοι ἔγωγε
πόλλ' ἀπεμυθεόμην, σὺ δὲ σῷ μεγαλήτορι θυμῷ
εἴξας, ἄνδρα φέριστον ὃν ἀθάνατοί περ ἔτισαν
ἠτίμησας. ἑλὼν γὰρ ἔχεις γέρας. ἀλλ' ἔτι καὶ νῦν
φραζώμεσθ' ὥς κέν μιν ἀρεσσάμενοι πεπίθοιμεν
δώροισίν τ' ἀγανοῖσιν, ἔπεσσί τε μειλιχίοισιν.
Τόν δ' αὖτε προσέειπεν ἄναξ ἀνδρῶν ἀγαμέμνων.
ὦ γέρον, οὔτι ψεῦδος ἐμὰς ἄτας κατέλεξας.
ἀασάμην. οὐδ' αὐτὸς ἀναίνομαι. ἀντί νυ πολλῶν
λαῶν ἐστὶν ἀνὴρ, ὅν τε ζεὺς κῆρι φιλήσῃ.
ὡς νῦν τοῦτον ἔτισε, δάμασσε δὲ λαὸν ἀχαιῶν.
ἀλλ' ἐπεὶ ἀασάμην, φρεσὶ λευγαλέῃσι πιθήσας.
ἂψ ἐθέλω ἀρέσαι, δόμεναί τ' ἀπερείσι' ἄποινα.
ὑμῖν δ' ἐν πάντεσσι περικλυτὰ δῶρ' ὀνομήνω.
ἕπτ' ἀπύρους τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα.
αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δ' ἵππους
πηγοὺς, ἀθλοφόρους. οἳ ἀέθλια ποσσὶν ἄροντο.
οὔκεν ἀλήϊος εἴη ἀνὴρ, ᾧ τόσσα γένοιτο.
οὐδέ κεν ἀκτήμων ἐριτίμοιο χρυσοῖο
ὅσσα μοι ἠνείκαντ' ἀέθλια μώνυχες ἵπποι.
δώσω δ' ἑπτὰ γυναῖκας ἀμύμονας εἰδυίας.
λεσβίδας, ἃς ὅτε λέσβον ἐϋκτιμένην ἕλεν αὐτὸς
ἐξελόμην, αἳ κάλλει ἐνίκων φῦλα γυναικῶν.
τὰς μέν οἱ δώσω, μετὰ δ' ἔσσεται, ἣν τότ' ἀπηύρων
κούρην βρισῆος. καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι.
μήποτε τῆς εὐνῆς ἐπιβήμεναι. ἠδὲ μιγῆναι.

πολλῶν δ' ἀγρομένων, τῷ πείσεαι, ὅς κεν ἀρίστην
βουλὴν βουλεύσῃ· μάλα δὲ χρεὼ πάντας ἀχαιοὺς
ἐσθλῆς, καὶ πυκινῆς, ὅτι δήιοι ἐγγύθι νηῶν
καίουσι πυρὰ πολλά· τίς ἂν τάδε γηθήσειε;
νὺξ δ' ἥδ', ἠὲ διαρραίσει στρατὸν, ἠὲ σαώσει·
Ὣς ἔφαθ', οἱ δ' ἄρα τοῦ μάλα μὲν κλύον, ἠδ' ἐπίθοντο·
ἐκ δὲ φυλακτῆρες σὺν τεύχεσιν ἐσσεύοντο,
ἀμφί τε νεστορίδην θρασυμήδεα ποιμένα λαῶν,
ἠδ' ἀμφ' ἀσκάλαφον, καὶ ἰάλμενον, υἷας ἄρηος,
ἀμφί τε μηριόνην, ἀφαρῆά τε, δηίπυρόν τε·
ἠδ' ἀμφὶ κρείοντος υἱὸν· λυκομήδεα δῖον·
ἑπτ' ἔσαν ἡγεμόνες φυλάκων, ἑκατὸν δὲ ἑκάστῳ
κοῦροι ἅμ' ἔστειχον· δολίχ' ἔγχεα χερσὶν ἔχοντες·
κὰδ δὲ μέσον τάφρου, καὶ τείχεος ἷζον ἰόντες·
ἔνθα δὲ πῦρ κήαντο, τίθεντο δὲ δόρπον ἕκαστος·
ἀτρείδης δὲ γέροντας ἀολλέας ἦγεν ἀχαιῶν
ἐς κλισίην, παρὰ δέ σφι τίθει μενοεικέα δαῖτα·
οἱ δ' ἐπ' ὀνείαθ' ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον·
αὐτὰρ ἐπεὶ πόσιος, καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
τοῖς ὁ γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῆτιν
νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή·
ὅ σφιν ἐΰφρονέων ἀγορήσατο, καὶ μετέειπεν·
Ἀτρείδη κύδιστε ἄναξ ἀνδρῶν ἀγάμεμνον·
ἐν σοὶ μὲν λήξω· σέο δ' ἄρξομαι, οὕνεκα πολλῶν
λαῶν ἐσσι ἄναξ, καί τοι ζεὺς ἐγγυάλιξε
σκῆπτρόν τ', ἠδὲ θέμιστας, ἵνα σφίσι βουλεύησθα·
τῶ σε χρὴ πέρι μὲν φάσθαι ἔπος, ἠδ' ἐπακοῦσαι·
κρηῆναι δὲ καὶ ἄλλῳ, ὅτ' ἄν τινα θυμὸς ἀνώγῃ
εἰπεῖν εἰς ἀγαθὸν, σέο δ' ἕξεται ὅτι κεν ἄρχῃ·
αὐτὰρ ἐγὼν ἐρέω, ὥς μοι δοκεῖ εἶναι ἄριστα·

οὐ γάρ τις

ἑστᾶσ', αἵ τοι ἕποντο μυκήνηθεν μάλα πολλαί.
ἀλλ' ἄλλοι μενέουσι καρηκομόωντες ἀχαιοί.
εἰσόκε περ τροίην διαπέρσομεν. εἰ δὲ καὶ αὐτοί
φευγόντων σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν.
νῶϊ δ' ἐγὼ, σθένελός τε, μαχησόμεθ' εἰσόκε τέκμαρ
ἰλίου εὕρωμεν. σὺν γὰρ θεῷ εἰλήλουθμεν.
Ὣς ἔφαθ' οἱ δ' ἄρα πάντες ἐπίαχον υἷες ἀχαιῶν,
μῦθον ἀγασσάμενοι διομήδεος ἱπποδάμοιο.
τοῖσι δ' ἀνιστάμενος, μετεφώνεεν ἱππότα νέστωρ.
Τυδείδη, πέρι μὲν πολέμῳ ἔνι καρτερός ἐσσι.
καὶ βουλῇ μετὰ πάντας ὁμήλικας ἔπλευ ἄριστος.
οὔ τίς τοι τὸν μῦθον ὀνόσσεται, ὅσσοι ἀχαιοί.
οὐδὲ πάλιν ἐρέει. ἀτὰρ οὐ τέλος ἵκεο μύθων.
ἦ μὲν καὶ νέος ἐσσὶ, ἐμὸς δέ κε καὶ πάϊς εἴης
ὁπλότερος γενεῆφι, ἀτὰρ πεπνυμένα βάζεις
ἀργείων βασιλῆας, ἐπεὶ κατὰ μοῖραν ἔειπες.
ἀλλ' ἄγ' ἐγὼν, ὃς σεῖο γεραίτερος εὔχομαι εἶναι
ἐξείπω, καὶ πάντα διίξομαι. οὐδέ κέ τίς μοι
μῦθον ἀτιμήσει, οὐδὲ κρείων ἀγαμέμνων.
„ ἀφρήτωρ, ἀθέμιστος, ἀνέστιός ἐστιν ἐκεῖνος
„ ὃς πολέμου ἔραται ἐπιδημίου ὀκρυόεντος.
ἀλλ' ἤτοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ,
δόρπα τ' ἐφοπλισόμεσθα, φυλακτῆρες δὲ ἕκαστοι
λεξάσθων παρὰ τάφρον ὀρυκτὴν τείχεος ἐκτός.
κούροισιν μὲν ταῦτ' ἐπιτέλλομαι, αὐτὰρ ἔπειτα
ἀτρείδη, σὺ μὲν ἄρχε, σὺ γὰρ βασιλεύτατός ἐσσι.
δαίνυ δαῖτα γέρουσιν. ἔοικέ τοι οὔτι ἀεικές.
πλεῖαί τοι οἴνου κλισίαι, τὸν νῆες ἀχαιῶν
ἠμάτιαι θρήκηθεν ἐπ' εὐρέα πόντον ἄγουσι.
πᾶσά τοί ἐσθ' ὑποδεξίη, πολέεσσι δ' ἀνάσσεις.

ἵστατο δακρυχέων. ὥς τε κρήνη μελάνυδρος,
ἥτε κατ' αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ.
ὣς ὁ βαρυστενάχων ἔπε' ἀργείοισι μετηύδα.
Ω φίλοι, ἀργείων ἡγήτορες, ἠδὲ μέδοντες,
ζεύς με μέγα κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ
σχέτλιος, ὃς πρὶν μέν μοι ὑπέσχετο, καὶ κατένευσεν,
ἴλιον ἐκπέρσαντ' εὐτείχεον, ἀπονέεσθαι.
νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο, καί με κελεύει
δυσκλέα ἄργος ἱκέσθαι, ἐπεὶ πολὺν ὤλεσα λαόν.
οὕτω που διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι,
ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα.
ἠδ' ἔτι καὶ λύσει. τοῦ γὰρ κράτος ἐστὶ μέγιστον.
ἀλλ' ἄγεθ' ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες.
φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν.
οὐ γὰρ ἔτι τροίην αἱρήσομεν εὐρυάγυιαν.
Ως ἔφαθ'. οἱ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ,
δὴν δ' ἄνεῳ ἦσαν τετιηότες υἷες ἀχαιῶν.
ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς διομήδης.
ἀτρείδη. σοὶ πρῶτα μαχήσομαι ἀφραδέοντι.
ἣ θέμις ἐστὶν ἄναξ ἀγορῇ, σὺ δὲ μή τι χολωθῇς.
ἀλκὴν μέν μοι πρῶτος ὀνείδισας ἐν δαναοῖσι,
φὰς ἔμεν' ἀπτόλεμον, καὶ ἀνάλκιδα. ταῦτα δὲ πάντα
ἴσασ' ἀργείων ἠμὲν νέοι, ἠδὲ γέροντες.
σοὶ δὲ διάνδιχα δῶκε κρόνου παῖς ἀγκυλομήτεω.
σκήπτρῳ μέν τοι δῶκε τετιμῆσθαι περὶ πάντων.
ἀλκὴν δ' οὔτι δῶκεν, ὅ, τε κράτος ἐστὶ μέγιστον.
δαιμόνι', οὕτω που μάλα ἔλπεαι υἷας ἀχαιῶν
ἀπτολέμους τ' ἔμεναι, καὶ ἀνάλκιδας ὡς ἀγορεύεις;
εἰ δέ τοι αὐτῷ θυμὸς ἐπέσσυται ὥς τε νέεσθαι.
ἔρχεο, πάρ τοι ὁδὸς, νῆες δέ τοι ἄγχι θαλάσσης

ἑστᾶσ'

## ΥΠΟΘΕΣΙΣ ΤΗΣ. Ι. ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

ἀ Γαμέμνονος συμβουλεύσαντος τοῖς ἕλλησι φυγεῖν, ἵστανται, τὴν ἐναντίαν ἀποφαινόμενοι γνώμην διομήδης καὶ νέστωρ, συμβουλεύσαντος δὲ νέστορος, πρὸς ἀχιλλέα πέμπονται πρέσβεις. καὶ δεηθεῖσιν αὐτοῖς, ἀντεῖπεν ἀχιλλεύς. οἱ δὲ ἀπαγγέλλουσι. καὶ μετὰ ταῦτα εἰς ὕπνον τρέπονται.

## ΙΛΙΑΔΟΣ. Ι. ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Ἐξεσίη δ' ἀχιλῆος ἀπειθέος ἐστὶν ἰῶτα.

Σ οἱ μὲν τρῶες φυλακὰς ἔχον. αὐ-
ὡ τὰρ ἀχαιοὺς
θεσπεσίη ἔχε φύζα, φόβου κρυόεντος
ἑταίρη.
πένθεϊ δ' ἀτλήτῳ βεβολήατο πάντες
ἄριστοι.
ὡς δ' ἄνεμοι δύο πόντον ὀρίνετον ἰχθυόεντα.
βορέης καὶ ζέφυρος, τώ τε θρήκηθεν ἄητον
ἐλθόντ' ἐξαπίνης. ἄμυδις δέ τε κῦμα κελαινὸν
κορθύεται. πολλὸν δὲ παρὲξ ἅλα φῦκος ἔχευαν.
ὡς ἐδαΐζετο θυμὸς ἐνὶ στήθεσσιν ἀχαιῶν.
ἀτρείδης δ' ἄχεϊ μεγάλῳ βεβολημένος ἦτορ
φοίτα κηρύκεσσι λιγυφθόγγοισι κελεύων
κλήδην εἰς ἀγορὴν κικλήσκειν ἄνδρα ἕκαστον,
μὴ δὲ βοᾶν. αὐτὸς δὲ μετὰ πρώτοισι πονεῖτο.
ἷζον δ' εἰν ἀγορῇ τετιηότες. ἂν δ' ἀγαμέμνων

παρ νηῶν πρὸς τεῖχος ἀπώσεται, ἤ κεν ἐγὼ τὸν
χαλκῷ δηώσας, ἔναρα βροτόεντα φέρωμαι.
αὔριον ἣν ἀρετὴν διαείσεται. εἴ κ' ἐμὸν ἔγχος
μείνῃ ἐπερχόμενον. ἀλλ' ἐν πρώτοισιν ὀΐω
κείσεται οὐτηθείς, πολέες δ' ἀμφ' αὐτὸν ἑταῖροι
ἠελίου ἀνιόντος ἐς αὔριον. αἳ γὰρ ἐγὼν ὣς
εἴην ἀθάνατος, καὶ ἀγήραος ἤματα πάντα.
τιοίμην δ' ὡς τίετ' ἀθηναίη, καὶ ἀπόλλων.
ὡς νῦν ἡμέρη ἥδε κακὸν φέρει ἀργείοισιν.
Ὡς ἕκτωρ ἀγόρευ', ἐπὶ δὲ τρῶες κελάδησαν.
οἳ δ' ἵππους μὲν λῦσαν ὑπὸ ζυγοῦ ἱδρώοντας.
δῆσαν δ' ἱμάντεσσι παρ' ἅρμασιν οἷσιν ἕκαστος.
ἐκ πόλιος δ' ἄξαντο βόας, καὶ ἴφια μῆλα
καρπαλίμως. οἶνον δὲ μελίφρονα οἰνίζοντο,
σῖτόν τ' ἐκ μεγάρων, ἐπὶ δὲ ξύλα πολλὰ λέγοντο.
κνίσην δ' ἐκ πεδίου ἄνεμοι φέρον οὐρανὸν εἴσω.
οἱ δὲ μέγα φρονέοντες, ἐπὶ πτολέμοιο γεφύρῃ
εἵατο παννύχιοι. πυρὰ δέ σφισι καίετο πολλά.
ὡς δ' ὅτ' ἐν οὐρανῷ ἄστρα φαεινὴν ἀμφὶ σελήνην
φαίνετ' ἀριπρεπέα, ὅτε τ' ἔπλετο νήνεμος αἰθήρ.
ἔκ τ' ἔφανον πᾶσαι σκοπιαὶ, καὶ πρώονες ἄκροι,
καὶ νάπαι, οὐρανόθεν δ' ἄρ ὑπερράγη ἄσπετος αἰθήρ.
πάντα δὲ τ' εἴδεται ἄστρα, γέγηθε δέ τε φρένα ποιμήν.
τόσσα μεσηγὺ νεῶν, ἠδὲ ξάνθοιο ῥοάων
τρώων καιόντων, πυρὰ φαίνετο ἰλιόθι πρό.
χίλι' ἄρ' ἐν πεδίῳ πυρὰ καίετο. πὰρ δὲ ἑκάστῳ
εἵατο πεντήκοντα, σέλας πυρὸς αἰθομένοιο.
ἵπποι δὲ κρῖ λευκὸν ἐρεπτόμενοι, καὶ ὀλύρας
ἑσταότες παρ' ὄχεσφιν, ἐΰθρονον ἠῶ μίμνον.

δόρπατ' ἐφοπλιζόμεσθα. αὐτὰρ καλλίτριχας ἵππους
λύσαθ' ὑπ' ἐξ ὀχέων, παρὰ δέ σφισι βάλλετ' ἐδωδήν.
ἐκ πόλιος δ' ἄξεσθε βόας, καὶ ἴφια μῆλα
καρπαλίμως, οἶνον δὲ μελίφρονα οἰνίζεσθε.
σῖτόν τ' ἐκ μεγάρων, ἐπὶ δὲ ξύλα πολλὰ λέγεσθε.
ὥς κεν παννύχιοι μέσφ' ἠοῦς ἠριγενείης
καίωμεν πυρὰ πολλὰ, σέλας δ' εἰς οὐρανὸν ἵκῃ.
μήπως καὶ διὰ νύκτα καρηκομόωντες ἀχαιοί
φεύγειν ὁρμήσωνται ἐπ' εὐρέα νῶτα θαλάσσης.
μὴ μὰν ἀσπουδεί γε νεῶν ἐπιβαῖεν ἕκηλοι,
ἀλλ' ὥς τις τούτων γε βέλος καὶ οἴκοθι πέσσῃ.
βλήμενος ἢ ἰῷ, ἢ ἔγχεϊ ὀξυόεντι,
νηὸς ἐπιθρώσκων, ἵνα τις στυγέῃσι καὶ ἄλλος
τρωσὶν ἐφ' ἱπποδάμοισι φέρειν πολύδακρυν ἄρηα.
κήρυκες δ' ἀνὰ ἄστυ διῒ φίλοι ἀγγελλόντων.
παῖδας πρωθήβας, πολιοκροτάφους τε γέροντας
λέξασθε περὶ ἄστυ, θεοδμήτων ἐπὶ πύργων.
θηλύτεραι δὲ γυναῖκες, ἐνὶ μεγάροισιν ἑκάστη.
πῦρ μέγα καιόντων, φυλακὴ δέ τις ἔμπεδος ἔστω.
μὴ λόχος εἰσέλθῃσι πόλιν, λαῶν ἀπεόντων.
ὧδ' ἔστω τρῶες μεγαλήτορες, ὡς ἀγορεύω.
μῦθος δ' ὃς μὲν νῦν ὑγιὴς, εἰρημένος ἔστω.
τὸν δ' ἠοῦς τρώεσσι μεθ' ἱπποδάμοις ἀγορεύσω.
εὔχομαι ἐλπόμενος διΐ τ', ἄλλοισίν τε θεοῖσιν
ἐξελάαν ἐνθένδε κύνας κηρεσσιφορήτους.
οὓς κῆρες φορέουσι μελαινάων ἐπὶ νηῶν.
ἀλλ' ἤτοι ἐπὶ νυκτὶ φυλάξομεν ἡμέας αὐτούς.
πρῶϊ δ' ὑπ' ἠοῖ σὺν τεύχεσι θωρηχθέντες.
νηυσὶν ἐπὶ γλαφυρῇσιν ἐγείρομεν ὀξὺν ἄρηα.
εἴσομαι αἴκε μ' ὁ τυδείδης κρατερὸς διομήδης

οὐ γὰρ πρὶν πολέμου ἀποπαύσεται ὄβριμος ἕκτωρ
πρὶν ὦρθαι παρὰ ναῦφι ποδώκεα πηλείωνα
ἤματι τῷ, ὅτ' ἂν οἱ μὲν ἐπὶ πρύμνῃσι μάχονται,
στείνει ἐν αἰνοτάτῳ, περὶ πατρόκλοιο πεσόντος.
ὡς γὰρ θέσφατόν ἐστι. σέθεν δ' ἐγὼ οὐκ ἀλεγίζω
χωομένης, οὐδ' εἴκε τὰ νείατα πείραθ' ἵκηαι
γαίης καὶ πόντοιο, ἵν' ἰαπετός τε, κρόνος τε
ἥμενοι, οὔτ' αὐγῇς ὑπερίονος ἠελίοιο
τέρποντ' οὔτ' ἀνέμοισι. βαθὺς δὲ τάρταρος ἀμφίς.
οὐδ' ἢν ἔνθ' ἀφίκηαι ἀλωμένη, οὔ σευ ἔγωγε
σκυζομένης ἀλέγω, ἐπεὶ οὐ σέο κύντερον ἄλλο.
Ὣς φάτο, τὸν δ' οὔ τι προσέφη λευκώλενος ἥρη.
ἐν δ' ἔπεσ' ὠκεανῷ λαμπρὸς φάος ἠελίοιο.
ἕλκον νύκτα μέλαιναν ἐπὶ ζείδωρον ἄρουραν.
τρωσὶν μέν ῥ' ἀέκουσιν ἔδυ φάος, αὐτὰρ ἀχαιοῖς
ἀσπασίη τρίλλιστος ἐπήλυθε νὺξ ἐρεβεννή.
τρώων δ' αὖτ' ἀγορὴν ποιήσατο φαίδιμος ἕκτωρ.
νόσφι νεῶν ἀγαγὼν ποταμῷ ἐνὶ δινήεντι.
ἐν καθαρῷ, ὅθι δὴ νεκύων διεφαίνετο χῶρος.
ἐξ ἵππων δ' ἀποβάντες ἐπὶ χθόνα μῦθον ἄκουον
τὸν ῥ' ἕκτωρ ἀγόρευε διῒ φίλος, ἐν δ' ἄρα χειρὶ
ἔγχος ἔχ' ἑνδεκάπηχυ, πάροιθε δὲ λάμπετο δουρὸς
αἰχμὴ χαλκείη, περὶ δὲ χρύσεος θέε πόρκης.
τῷ ὅγ' ἐρεισάμενος ἔπεα πτερόεντα προσηύδα.
Κέκλυτέ μευ τρῶες, καὶ δάρδανοι, ἠδ' ἐπίκουροι.
νῦν ἐφάμην νῆάς τ' ὀλέσας, καὶ πάντας ἀχαιούς.
ἂψ ἀπονοστήσειν ποτὶ ἴλιον ἠνεμόεσσαν.
ἀλλὰ πρὶν κνέφας ἦλθε. τὸ νῦν ἐσάωσε μάλιστα
ἀργείους, καὶ νῆας ἐπὶ ῥηγμῖνι θαλάσσης.
ἀλλ' ἤτοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ.

δόρπα τ'

ἕζετο, τῷ δ' ὑπὸ ποσσὶ μέγας πελεμίζετ' Ὄλυμπος·
αἳ δ' οἶαι Διὸς ἀμφὶς, Ἀθηναίη τε, καὶ Ἥρη,
ἥσθην· οὐδέ τί μιν προσεφώνεον, οὐδ' ἐρέοντο·
αὐτὰρ ὃ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ, φώνησέν τε·
τίφθ' οὕτω τετίησθον Ἀθηναίη τε, καὶ Ἥρη;
οὐ μὲν θὴν κάμετόν γε μάχῃ ἐνὶ κυδιανείρῃ·
ὀλλῦσαι Τρῶας· τοῖσιν κότον αἰνὸν ἔθεσθε
πάντως οἷον ἐμόν γε μένος, καὶ χεῖρες ἄαπτοι·
οὐκ ἄν με τρέψειαν ὅσοι θεοί εἰσ' ἐν Ὀλύμπῳ·
σφῶιν δὲ πρίν περ τρόμος ἔλλαβε φαίδιμα γυῖα·
πρὶν πόλεμόν τ' ἰδέειν, πολέμοιό τε μέρμερα ἔργα·
ὧδε γὰρ ἐξερέω· τὸ δὲ καὶ τετελεσμένον ἔσται·
οὐκ ἂν ἐφ' ὑμετέρων ὀχέων πληγέντε κεραυνῷ·
ἂψ ἐς Ὄλυμπον ἵκεσθον, ἵν' ἀθανάτων ἕδος ἐστί·
Ὣς ἔφαθ', αἳ δ' ἐπέμυξαν, Ἀθηναίη τε, καὶ Ἥρη·
πλησίαι αἵ γ' ἥσθην, κακὰ δὲ Τρώεσσι μεδέσθην·
ἤτοι Ἀθηναίη ἀκέων ἦν, οὐδέ τι εἶπε,
σκυζομένη Διὶ πατρί· χόλος δέ μιν ἄγριος ᾕρει·
Ἥρῃ δ' οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα·
Αἰνότατε Κρονίδη, ποῖον τὸν μῦθον ἔειπες;
εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅτοι σθένος οὐκ ἐπιεικτόν·
ἀλλ' ἔμπης, Δαναῶν ὀλοφυρόμεθ' αἰχμητάων·
οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες, ὄλωνται·
ἀλλ' ἤτοι πολέμου μὲν ἀφεξόμεθ', εἰ σὺ κελεύεις·
βουλὴν δ' Ἀργείοις ὑποθησόμεθ', ἥτις ὀνήσει,
ὡς μὴ πάντες ὄλωνται, ὀδυσσαμένοιο τεοῖο·
Τὴν δ' ἀπαμειβόμενος, προσέφη νεφεληγερέτα Ζεύς·
ἠοῦς δὴ καὶ μᾶλλον ὑπερμενέα Κρονίωνα
ὄψεαι, αἴ κ' ἐθέλῃσθα, βοῶπις πότνια Ἥρη·
ὀλλύντ' Ἀργείων πουλὺν στρατὸν αἰχμητάων·

πῇ μέματον; τί σφῶϊν ἐνὶ φρεσὶ μαίνεται ἦτορ;
οὐκ ἐάα κρονίδης ἐπαμυνέμεν ἀργείοισι.
ὧδε γὰρ ἠπείλησε κρόνου παῖς, ᾗ τελέει περ,
γυιώσειν μὲν σφῶϊν ὑφ' ἅρμασιν ὠκέας ἵππους,
αὐτὰς δ' ἐκ δίφρου βαλέειν, κατὰ δ' ἅρματα ἄξειν.
οὐδέ κεν ἐς δεκάτους περιτελλομένους ἐνιαυτοὺς
ἕλκε' ἀπαλθήσεσθον, ἅ κεν μάρπτῃσι κεραυνός.
ὄφρ' εἰδῇς γλαυκῶπι, ὅτ' ἂν σῷ πατρὶ μάχηαι.
ἥρῃ δ' οὔτι τόσον νεμεσίζεται, οὐδὲ χολοῦται.
αἰεὶ γάρ οἱ ἔωθεν ἐνικλᾶν ὅ,ττι νοήσῃ.
ἀλλὰ σύγ' αἰνοτάτη κύον ἀδδεὲς, εἰ ἐτεόν γε
τολμήσεις, διὸς ἄντα πελώριον ἔγχος ἀεῖραι.
ἡ μὲν, ἄρ ὣς εἰποῦσ', ἀπέβη πόδας ὠκέα ἶρις.
αὐτὰρ ἀθηναίην ἥρη πρὸς μῦθον ἔειπεν.
ὢ πόποι αἰγιόχοιο διὸς τέκος, οὐκέτ' ἔγωγε
νῶϊν ἐῶ διὸς ἄντα βροτῶν ἕνεκα πτολεμίζειν.
τῶν ἄλλος μὲν ἀποφθίσθω, ἄλλος δὲ βιώτω,
ὅς κε τύχῃ. κεῖνος δὲ τὰ, ἃ φρονέων ἐνὶ θυμῷ,
τρωσί τε, καὶ δαναοῖσι δικαζέτω, ὡς ἐπιεικές.
Ὣς ἄρα φωνήσασα, πάλιν τρέπε μώνυχας ἵππους.
τῇσιν δ' ὧραι μὲν λῦσαν καλλίτριχας ἵππους.
καὶ τὰς μὲν κατέδησαν ἐπ' ἀμβροσίῃσι κάπῃσιν.
ἅρματα δ' ἔκλιναν πρὸς ἐνώπια παμφανόωντα.
αὐταὶ δὲ χρυσέοισιν ἐπὶ κλισμοῖσι κάθιζον,
μίγδ' ἄλλοισι θεοῖσι φίλον τετιημέναι ἦτορ.
ζεὺς δὲ πατὴρ ἴδηθεν ἐΰτροχον ἅρμα καὶ ἵππους
οὔλυμπόνδ' ἐδίωκε θεῶν δ' ἐξίκετο θώκους.
τῷ δὲ καὶ ἵππους μὲν λῦσε κλυτὸς ἐννοσίγαιος,
ἅρματα δ' ἀμφωμοῖσι τίθει, κατὰ λῖτα πετάσσας.
αὐτὸς δὲ χρύσειον ἐπὶ θρόνον εὐρύοπα ζεὺς

ἕζετο, τῷ

Ἥρη, πρέσβα θεὰ, θυγάτηρ μεγάλοιο κρόνοιο.
αὐτὰρ ἀθηναίη κούρη διὸς αἰγιόχοιο.
πέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπ' οὔδει,
ποικίλον, ὅν ῥ' αὐτὴ ποιήσατο, καὶ κάμε χερσίν.
ἡ δὲ χιτῶν' ἐνδῦσα διὸς νεφεληγερέταο,
τεύχεσιν ἐς πόλεμον θωρήσσετο δακρυόεντα.
ἐς δ' ὄχεα, φλόγεα ποσὶ βήσετο, λάζετο δ' ἔγχος
βριθὺ, μέγα στιβαρὸν, τῷ δάμνησι στίχας ἀνδρῶν
ἡρώων, τοῖσίν τε κοτέσσεται ὀβριμοπάτρη.
Ἥρη δὲ μάστιγι θοῶς ἐπ' ἐμαίετ' ἄρ' ἵππους.
αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ, ἃς ἔχον ὧραι.
τῆς ἐπιτέτραπται μέγας οὐρανὸς, οὔλυμπός τε,
ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος, ἠδ' ἐπιθεῖναι.
τῇ ῥα δι' αὐτάων κεντρηνεκέας ἔχον ἵππους.
ζεὺς δὲ πατὴρ ἴδηθεν ἐπεὶ ἴδε χώσατ' ἄρ' αἰνῶς.
Ἶριν δ' ὄτρυνε χρυσόπτερον ἀγγελέουσαν.
βάσκ' ἴθι ἶρι ταχεῖα πάλιν τρέπε μηδ' ἔα ἄντην
ἔρχεσθ', οὐ γὰρ καλὰ συνοισόμεθα πτόλεμόνδε.
ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται.
γυιώσω μὲν σφῶιν ὑφ' ἅρμασιν ὠκέας ἵππους.
αὐτὰς δ' ἐκ δίφρου βαλέω, κατὰ θ' ἅρματα ἄξω.
οὐδέ κεν ἐς δεκάτους περιτελλομένους ἐνιαυτοὺς
ἕλκε' ἀπαλθήσεσθον, ἅ κεν μάρπτῃσι κεραυνός.
ὄφρ' εἰδῇ γλαυκῶπις ὅτ' ἂν ᾧ πατρὶ μάχηται.
Ἥρῃ δ' οὔτι τόσον νεμεσίζομαι, οὐδὲ χολοῦμαι.
αἰεὶ γάρ μοι ἔωθεν ἐνικλᾶν ὅ,ττι νοήσω.
Ὣς ἔφατ', ὦρτο δὲ ἶρις ἀελλόπος ἀγγελέουσα.
βῆ δὲ κατ' ἰδαίων ὀρέων ἐς μακρὸν ὄλυμπον.
πρώτῃσι δὲ πύλῃσι πολυπτύχου οὐλύμποιο
ἀντομένη κατέρυκε, διὸς δέ σφ' ἔννεπε μῦθον.

ὀλλυμένων δαναῶν κεκαδησόμεθ' ὕστατόν περ;
οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες, ὄλωνται
ἀνδρὸς ἑνὸς ῥιπῇ· ὁ δὲ μαίνεται οὐκέτ' ἀνεκτῶς
ἕκτωρ πριαμίδης καὶ δὴ κακὰ πολλὰ ἔοργε.
Τὴν δ' αὖτε προσέειπε θεὰ γλαυκῶπις ἀθήνη·
καὶ λίην οὗτός γε μένος, θυμόν τ' ὀλέσειε,
χερσὶν ὑπ' ἀργείων φθίμενος ἐν πατρίδι γαίῃ·
ἀλλὰ πατὴρ οὑμὸς φρεσὶ μαίνεται οὐκ ἀγαθῇσι
σχέτλιος, αἰὲν ἀλιτρὸς, ἐμῶν μενέων ἀπερωεύς·
οὐδέ τι τῶν μέμνηται, ὅ οἱ μάλα πολλάκις υἱὸν
τειρόμενον σώεσκεν ὑπ' εὐρυσθῆος ἀέθλων·
ἤτοι ὁ μὲν, κλαίεσκε πρὸς οὐρανόν· αὐτὰρ ἐμὲ ζεὺς
τῷ, ἐπαλεξήσουσαν ἀπ' οὐρανόθεν προΐαλλεν·
εἰ γὰρ ἐγὼ τάδε ᾔδε' ἐνὶ φρεσὶ πευκαλίμῃσιν,
εὖτέ μιν εἰς ἀΐδαο πυλάρταο προὔπεμψεν
ἐξ ἐρέβευς ἄξοντα κύνα στυγεροῦ ἀΐδαο,
οὐκ ἂν ὑπεξέφυγε στυγὸς ὕδατος αἰπὰ ῥέεθρα.
νῦν δ' ἐμὲ μὲν στυγέει θέτιδος δ' ἐξήνυσε βουλάς
ἥ οἱ γούνατ' ἔκυσε, καὶ ἔλλαβε χειρὶ γενείου.
λισσομένη τιμῆσαι ἀχιλλῆα πτολίπορθον.
ἔσται μὰν ὅτ' ἂν αὖτε φίλην γλαυκώπιδα εἴπῃ.
ἀλλὰ σὺ μὲν νῦν νῶϊν ἐπέντυε μώνυχας ἵππους,
ὄφρ' ἂν ἐγὼ καταδῦσα διὸς δόμον αἰγιόχοιο,
τεύχεσιν ἐς πόλεμον θωρήξομαι, ὄφρα ἴδωμαι,
εἰ νῶϊν πριάμοιο πάϊς κορυθαίολος ἕκτωρ
γηθήσει, προφανέντε ἀνὰ πτολέμοιο γεφύρας.
ἦ τις καὶ τρώων κορέει κύνας, ἠδ' οἰωνοὺς
δημῷ, καὶ σάρκεσι, πεσὼν ἐπὶ νηυσὶν ἀχαιῶν.
Ὣς ἔφατ'· οὐδ' ἀπίθησε θεὰ λευκώλενος ἥρη.
ἡ μὲν ἐποιχομένη, χρυσάμπυκας ἔντυεν ἵππους

ἥρη

ἤτοι ὁ μὲν φαρέτρης ἐξείλετο πικρὸν ὀϊστόν,
θῆκε δ' ἐπὶ νευρῇ· τὸν δ' αὖ κορυθαίολος ἕκτωρ
αὖ ἐρύοντα, παρ' ὦμον, ὅθι κληῒς ἀποέργει
αὐχένα τε, στῆθός τε, μάλιστα δὲ καίριόν ἐστι,
τῇ, ῥ' ἐπὶ οἱ μεμαῶτα βάλε λίθῳ ὀκρυόεντι·
ῥῆξε δέ οἱ νευρήν· νάρκησε δὲ χεὶρ ἐπὶ καρπῷ·
στῆ δὲ γνὺξ ἐριπών, τόξον δέ οἱ ἔκπεσε χειρός·
αἴας δ' οὐκ ἀμέλησε κασιγνήτοιο πεσόντος,
ἀλλὰ θέων περίβη, καί οἱ σάκος ἀμφεκάλυψε·
τὸν, μὲν ἔπειθ' ὑποδύντε δύω ἐρίηρες ἑταῖροι
μηκιστεὺς ἐχίοιο πάϊς, καὶ δῖος ἀλάστωρ,
νῆας ἐπὶ γλαφυρὰς φερέτην βαρέα στενάχοντα.
ἂψ δ' αὖτις τρώεσσιν ὀλύμπιος ἐν μένος ὦρσεν·
οἳ δ' ἰθὺς τάφροιο βαθείης ὦσαν ἀχαιούς.
ἕκτωρ δ' ἐν πρώτοισι κίε, σθένεϊ βλεμεαίνων·
ὡς δ' ὅτε τίς τε κύων συὸς ἀγρίου, ἠὲ λέοντος,
ἅπτηται κατόπισθε, ποσὶν ταχέεσσι πεποιθώς,
ἰσχία τε, γλουτούς τε ἐλισσόμενόν τε δοκεύει,
ὣς ἕκτωρ ὤπαζε καρηκομόωντας ἀχαιούς.
αἰὲν ἀποκτείνων τὸν ὀπίστατον, οἳ δ' ἐφέβοντο.
αὐτὰρ ἐπεὶ διά τε σκόλοπας, καὶ τάφρον ἔβησαν
φεύγοντες, πολλοὶ δὲ δάμεν τρώων ὑπὸ χερσίν,
οἳ μὲν δὴ παρὰ νηυσὶν ἐρητύοντο μένοντες,
ἀλλήλοισί τε κεκλόμενοι· καὶ πᾶσι θεοῖσι
χεῖρας ἀνίσχοντες, μεγάλ' εὐχετόωντο ἕκαστος·
ἕκτωρ δ' ἀμφιπεριστρώφα καλλίτριχας ἵππους,
γοργοῦς ὄμματ' ἔχων, ἠδὲ βροτολοιγοῦ ἄρηος.
τοὺς δὲ ἰδοῦσ' ἐλέησε θεὰ λευκώλενος ἥρη·
αἶψα δ' ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·
Ὢ πόποι αἰγιόχοιο διὸς τέκος, οὐκέτι νῶϊ

τοῖσι δ' ἐπ' ἰδομενεὺς, καὶ ὀπάων ἰδομενῆος
μηριόνης, ἀτάλαντος ἐνυαλίῳ ἀνδρειφόντῃ.
τοῖσι δ' ἐπ' εὐρύπυλος εὐαίμονος ἀγλαὸς υἱός.
τεῦκρος δ' εἴνατος ἦλθε παλίντονα τόξα τιταίνων.
στῆ δ' ἄρ ὑπ' αἴαντος σάκεϊ τελαμωνιάδαο.
ἔνθ' αἴας μὲν ὑπεξέφερεν σάκος· αὐτὰρ ὅ γ' ἥρως
παπτήνας, ἐπεὶ ἄρ τιν' ὀϊστεύσας ἐν ὁμίλῳ
βεβλήκοι, ὁ μὲν, αὖθι πεσὼν, ἀπὸ θυμὸν ὄλεσσεν.
αὐτὰρ ὁ, αὖτις ἰὼν πάϊς ὣς ὑπὸ μητέρα δύσκεν
εἰς αἴανθ'. ὁ δέ μιν σάκεϊ κρύπτασκε φαεινῷ
ἔνθα τίνα πρῶτον τρώων ἕλε τεῦκρος ἀμύμων,
ὀρσίλοχον μὲν πρῶτα, καὶ ὄρμενον, ἠδ' ὀφελέστην,
δαίτορά τε, χρομίον τε, καὶ ἀντίθεον λυκοφόντην,
καὶ πολυαιμονίδην ἀμοπάονα, καὶ μελάνιππον,
πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ.
τὸν δὲ ἰδὼν, γήθησεν ἄναξ ἀνδρῶν ἀγαμέμνων,
τόξου ἀπὸ κρατεροῦ τρώων ὀλέκοντα φάλαγγας
στῆ δὲ παρ' αὐτὸν ἰὼν, καί μιν πρὸς μῦθον ἔειπε.
τεῦκρε φίλη κεφαλὴ, τελαμώνιε κοίρανε λαῶν,
βάλλ' οὕτως, αἴ κέν τι φόως δαναοῖσι γένηαι
πατρί τε σῷ τελαμῶνι, ὅσ' ἔτρεφε τυτθὸν ἐόντα,
καί σε νόθον περ ἐόντα, κομίσσατο ᾧ ἐνὶ οἴκῳ.
τὸν καὶ τηλόθ' ἐόντα ἐϋκλείης ἐπίβησον.
σοὶ δ' ἐγὼ ἐξερέω ὡς καὶ τετελεσμένον ἔσται.
αἴ κέν μοι δώῃ ζεὺς αἰγίοχος, καὶ ἀθήνη,
ἰλίου ἐξαλαπάξαι ἐϋκτίμενον πτολίεθρον,
πρώτῳ τοι μετ' ἐμὲ πρεσβήϊον ἐν χειρὶ θήσω
ἢ τρίποδ', ἠὲ δύω ἵππους αὐτοῖσιν ὄχεσφιν,
ἠὲ γυναῖχ', ἥ κεν τοι ὁμὸν λέχος εἰσαναβαίνοι.
Τὸν δ' ἀπαμειβόμενος, προσεφώνεε τεῦκρος ἀμύμων.

τρώων, ἀνθ' ἑκατόν τε διηκοσίων τε ἕκαστος
στήσεσθ' ἐν πολέμῳ· νῦν δ' οὐδ' ἑνὸς ἄξιοι εἰμὲν
ἕκτορος· ὃς τάχα νῆας ἐνιπρήσει πυρὶ κηλέῳ.
Ζεῦ πάτερ, ἦ ῥά τιν' ἤδη ὑπερμενέων βασιλήων
τῇδ' ἄτῃ ἄασας, καί μιν μέγα κῦδος ἀπηύρας;
οὐ μὲν δή ποτέ φημι τεὸν περικαλλέα βωμὸν
νηὶ πολυκληῖδι παρελθέμεν ἐνθάδε ἔρρων.
ἀλλ' ἐπὶ πᾶσι βοῶν δημὸν, καὶ μηρί' ἔκηα,
ἱέμενος τροίην εὐτείχεον ἐξαλαπάξαι.
ἀλλὰ ζεῦ, τόδε πέρ μοι ἐπικρήηνον ἐέλδωρ,
αὐτοὺς δή περ ἔασον ὑπεκφυγέειν, καὶ ἀλύξαι,
μηδ' οὕτω τρώεσσιν ἔα δάμνασθαι ἀχαιούς.
Ὣς φάτο· τὸν δὲ πατὴρ ὀλοφύρατο δάκρυ χέοντα·
νεῦσε δέ οἱ λαὸν σόον ἔμμεναι, οὐδ' ἀπολέσθαι·
αὐτίκα δ' αἰετὸν ἧκε τελειότατον πετεηνῶν·
νεβρὸν ἔχοντ' ὀνύχεσσι τέκος ἐλάφοιο ταχείης·
πὰρ δὲ διὸς βωμῷ περικαλλέϊ, κάββαλε νεβρόν·
ἔνθα πανομφαίῳ ζηνὶ ῥέζεσκον ἀχαιοί·
οἱ δ' ὡς οὖν εἴδον ὅτ' ἄρ ἐκ διὸς ἤλυθεν ὄρνις,
μᾶλλον ἐπὶ τρώεσσι θόρον, μνήσαντο δὲ χάρμης·
ἔνθ' οὔτις πρότερος δαναῶν πολλῶν περ ἐόντων,
εὔξατο τυδείδαο πάρος σχέμεν ὠκέας ἵππους
τάφρου τ' ἐξελάσαι, καὶ ἐναντίβιον μαχέσασθαι,
ἀλλὰ πολὺ πρῶτος τρώων ἕλεν ἄνδρα κορυστὴν
φραδμονίδην ἀγέλαον· ὁ μὲν, φύγαδ' ἔτραπεν ἵππους·
τῷ δὲ μεταστρεφθέντι, μεταφρένῳ ἐν δόρυ πῆξεν,
ὤμων μεσσηγὺς, διὰ δὲ στήθεσφιν ἔλασσεν·
ἤριπε δ' ἐξ ὀχέων, ἀράβησε δὲ τεύχε' ἐπ' αὐτῷ·
τὸν, δὲ μετ' ἀτρείδαι, ἀγαμέμνων, καὶ μενέλαος·
τοῖσι δ' ἐπ' αἴαντες, θοῦριν ἐπιειμένοι ἀλκήν·

οἱ δέ τοι εἰς ἑλίκην τε, καὶ αἰγὰς, δῶρ' ἀνάγουσι,
πολλά τε, καὶ χαρίεντα· σὺ δέ σφισι βούλεο νίκην.
εἴπερ γάρ κ' ἐθέλοιμεν, ὅσοι δαναοῖσιν ἀρωγοί
τρῶας ἀπώσασθαι, καὶ ἐρυκέμεν εὐρύοπα ζῆν,
αὐτοῦ κ' ἔνθ' ἀκάχοιτο καθήμενος οἶος ἐν ἴδῃ.
Τὸν δὲ μέγ' ὀχθήσας προσέφη κρείων ἐνοσίχθων.
ἥρη ἀπτοεπὲς, ποῖον τὸν μῦθον ἔειπες;
οὐκ ἂν ἔγωγ' ἐθέλοιμι διὶ κρονίωνι μάχεσθαι
ἡμέας τοὺς ἄλλους, ἐπειὴ πολὺ φέρτατός ἐστιν.
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον.
τῶν δ' ὅσον ἐκ νηῶν ἀπὸ πύργου τάφρος ἔεργε,
πλῆθεν ὁμῶς ἵππων τε, καὶ ἀνδρῶν ἀσπιστάων
εἰλομένων, εἶλει γὰρ θοῷ ἀτάλαντος ἄρηϊ
ἕκτωρ πριαμίδης, ὅτε οἱ ζεὺς κῦδος ἔδωκε.
καί νύ κεν ἔπρησεν πυρὶ κηλέῳ νῆας ἐΐσας,
εἰ μὴ ἐπὶ φρεσὶ θῆκ' ἀγαμέμνονι πότνια ἥρη,
αὐτῷ ποιπνύσαντι θοῶς ὀτρῦναι ἀχαιούς.
βῆ δ' ἰέναι παρά τε κλισίας, καὶ νῆας ἀχαιῶν,
πορφύρεον μέγα φᾶρος ἔχων ἐν χειρὶ παχείῃ.
στῆ δ' ἐπ' ὀδυσσῆος μεγακήτεϊ νηὶ μελαίνῃ.
ἥ ῥ' ἐν μεσσάτῳ ἔσκε, γεγωνέμεν ἀμφοτέρωσε,
ἠμὲν ἐπ' αἴαντος κλισίης τελαμωνιάδαο,
ἠδ' ἐπ' ἀχιλλῆος, τοί ῥ' ἔσχατα νῆας ἐΐσας
εἴρυσαν, ἠνορέῃ πίσυνοι, καὶ κάρτεϊ χειρῶν.
ἤϋσεν δὲ διαπρύσιον, δαναοῖσι γεγωνώς.
αἰδὼς ἀργεῖοι, κάκ' ἐλέγχεα, εἶδος ἀγητοί,
πῆ ἔβαν εὐχωλαί, ὅτε δὴ φάμεν εἶναι ἄριστοι,
ἃς ὁπότ' ἐν λήμνῳ κενεαυχέες ἠγοράασθε,
ἔσθοντες κρέα πολλὰ βοῶν ὀρθοκραιράων,
πίνοντες κρητῆρας ἐπιστεφέας οἴνοιο,

Τρῶες, καὶ λύκιοι, καὶ δάρδανοι ἀγχιμαχηταί,
ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς.
γιγνώσκω δ' ὅτι μοι πρόφρων κατένευσε κρονίων
νίκην, καὶ μέγα κῦδος, ἀτὰρ δαναοῖσι γε πῆμα.
νήπιοι, οἳ ἄρα δὴ τάδε τείχεα μηχανόωντο.
ἀβλήχρ', οὐδ' ἐνόσωρα, τάδ' οὐ μένος ἀμὸν ἐρύξει.
ἵπποι δὲ ῥεῖα τάφρον ὑπερθορέονται ὀρυκτήν.
ἀλλ' ὅτε κεν δὴ νηυσὶν ἐπὶ γλαφυρῇσι γένωμαι,
μνημοσύνη τις ἔπειτα πυρὸς δηΐοιο γενέσθω,
ὡς πυρὶ νῆας ἐνιπρήσω, κτείνω δὲ καὶ αὐτοὺς
ἀργείους παρὰ νηυσὶν, ἀτυζομένους ὑπὸ καπνῷ.
Ὣς εἰπὼν, ἵπποισιν ἐκέκλετο, φώνησέν τε.
ξάνθέ τε, καὶ σὺ πόδαργε καὶ αἴθων, λάμπέ τε δῖε,
νῦν μοι τὴν κομιδὴν ἀποτίνετον, ἣν μάλα πολλὴν
ἀνδρομάχη θυγάτηρ μεγαλήτορος ἠετίωνος,
ὑμῖν πὰρ προτέροισι μελίφρονα πυρὸν ἔθηκεν,
οἶνόν τ' ἐγκεράσασα πιεῖν, ὅτε θυμὸς ἀνώγοι,
ἢ ἐμοί, ὅς περ οἱ θαλερὸς πόσις εὔχομαι εἶναι.
ἀλλ' ἐφομαρτεῖτον, καὶ σπεύδετον, ὄφρα λάβωμεν
ἀσπίδα νεστορέην, τῆς, νῦν κλέος οὐρανὸν ἵκει,
πᾶσαν χρυσείην ἔμεναι, κανόνας τε, καὶ αὐτήν.
αὐτὰρ ἀπ' ὤμοιιν διομήδεος ἱπποδάμοιο,
δαιδάλεον θώρηκα, τὸν, ἥφαιστος κάμε τεύχων.
εἰ τούτω κε λάβοιμεν, ἐελποίμην κεν ἀχαιοὺς
αὐτονυχὶ νηῶν ἐπιβησέμεν ὠκειάων.
Ὣς ἔφατ' εὐχόμενος, νεμέσησε δὲ πότνια ἥρη.
σείσατο δ' εἰνὶ θρόνῳ, ἐλέλιξε δὲ μακρὸν ὄλυμπον.
καί ῥα ποσειδάωνα μέγαν θεὸν, ἀντίον ηὔδα.
ὢ πόποι ἐννοσίγαι', εὐρυσθενὲς, οὐδέ νυ σοί περ
ὀλλυμένων δαναῶν ὀλοφύρεται ἐν φρεσὶ θυμός;

,, δώσει· ἀνὴρ δέ κεν οὔτι διὸς νόον εἰρύσαιτο.
,, οὐδὲ μάλ' ἴφθιμος· ἐπεὶ ἦ πολὺ φέρτατός ἐστι.
Τὸν δ' ἠμείβετ' ἔπειτα βοὴν ἀγαθὸς διομήδης.
ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες.
ἀλλὰ τόδ' αἰνὸν ἄχος κραδίην, καὶ θυμὸν ἱκάνει.
ἕκτωρ γάρ ποτε φήσει ἐνὶ τρώεσσ' ἀγορεύων,
τυδεΐδης ὑπ' ἐμεῖο φοβούμενος ἵκετο νῆας,
ὥς ποτ' ἀπειλήσει, τότε μοι χάνοι εὐρεῖα χθών.
Τὸν δ' ἠμείβετ' ἔπειτα γερήνιος ἱππότα νέστωρ.
ὤ μοι τυδέος υἱὲ δαΐφρονος οἷον ἔειπες.
εἴπερ γάρ σ' ἕκτωρ γε κακὸν, καὶ ἀνάλκιδα φήσει.
ἀλλ' οὐ πείσονται τρῶες, καὶ δαρδανίωνες,
καὶ τρώων ἄλοχοι μεγαθύμων ἀσπιστάων,
τάων ἐν κονίῃσι βάλες θαλεροὺς παρακοίτας.
Ὣς ἄρα φωνήσας, φύγαδ' ἔτραπε μώνυχας ἵππους
αὖθις ἀν' ἰωχμόν· ἐπὶ δὲ τρῶές τε, καὶ ἕκτωρ,
ἠχῇ θεσπεσίῃ βέλεα στονόεντα χέοντο.
τῷ δ' ἐπὶ μακρὸν ἄϋσε μέγας κορυθαίολος ἕκτωρ.
τυδεΐδη, πέρι μέν σε τίον δαναοὶ ταχύπωλοι
ἕδρῃ τε, κρέασίν τε, ἰδὲ πλείοις δεπάεσσι.
νῦν δέ σ' ἀτιμήσουσι· γυναικὸς ἄρ' ἀντιτέτυξο
ἔρρε κακὴ γλήνη· ἐπεὶ οὐκ εἴξαντος ἐμεῖο,
πύργων ἡμετέρων ἐπιβήσεαι· οὐδὲ γυναῖκας
ἄξεις ἐν νήεσσι πάρος τοι δαίμονα δώσω.
Ὣς φάτο· τυδεΐδης δὲ διάνδιχα μερμήριξεν
ἵππους τε στρέψαι, καὶ ἐναντίβιον μαχέσασθαι.
τρὶς μὲν μερμήριξε κατὰ φρένα, καὶ κατὰ θυμόν.
τρὶς δ' ἀπ' ἰδαίων ὀρέων κτύπε μητίετα ζεύς,
σῆμα τιθεὶς τρώεσσι, μάχης ἑτεραλκέα νίκην.
ἕκτωρ δὲ τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας.

νεστορέας μὲν ἔπειθ' ἵππους θεράποντε κομείτην
ἴφθιμοι σθένελός τε καὶ εὐρυμέδων ἀγαπήνωρ.
τὼ δ' ἐς ἀμφοτέρω διομήδεος ἅρματα βήτην.
νέστωρ δ' ἐν χείρεσσι λάβ' ἡνία φοινικόεντα.
μάστιξεν δ' ἵππους, τάχα δ' ἕκτορος ἀγχι γένοντο.
τοῦ δ' ἰθὺς μεμαῶτος ἀκόντισε τυδέος υἱός.
καὶ τοῦ μέν ῥ' ἀφάμαρτεν· ὁ δ' ἡνίοχον θεράποντα
υἱὸν ὑπερθύμου θηβαίου ἠνιοπῆα,
ἵππων ἡνί' ἔχοντα, βάλε στῆθος παρὰ μαζόν,
ἤριπε δ' ἐξ ὀχέων, ὑπερώησαν δὲ οἱ ἵπποι
ὠκύποδες. τοῦ δ' αὖθι λύθη ψυχή τε, μένος τε.
ἕκτορα δ' αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο.
τὸν μὲν, ἔπειτ', εἴασε, καὶ ἀχνύμενός περ ἑταίρου,
κεῖσθαι· ὁ δ' ἡνίοχον μέθεπε θρασύν, οὐδ' ἄρ' ἔτι δὴν
ἵππω δευέσθην σημάντορος· αἶψα γὰρ εὗρεν
ἰφιτίδην ἀρχεπτόλεμον θρασύν, ὅν ῥα τόθ' ἵππων
ὠκυπόδων ἐπέβησε, δίδου δέ οἱ ἡνία χερσίν.
ἔνθα κε λοιγὸς ἔην, καὶ ἀμήχανα ἔργα γένοντο.
καὶ νύ κε σήκασθεν κατὰ ἴλιον ἠΰτε ἄρνες,
εἰ μὴ ἄρ' ὀξὺ νόησε πατὴρ ἀνδρῶν τε, θεῶν τε.
βροντήσας δ' ἄρα δεινὸν, ἀφῆκ' ἀργῆτα κεραυνόν.
κὰδ δὲ πρόσθ' ἵππων διομήδεος ἧκε χαμᾶζε.
δεινὴ δὲ φλὸξ ὦρτο θεείου καιομένοιο·
τὼ δ' ἵππω δείσαντε, καταπτήτην ὑπ' ὄχεσφιν·
νέστορα δ' ἐκ χειρῶν φύγον ἡνία σιγαλόεντα.
δεῖσε δ' ὅγ' ἐν θυμῷ. διομήδεα δὲ προσέειπε.
Τυδεΐδη, ἄγε δ' αὖτε φόβονδ' ἔχε μώνυχας ἵππους.
ἢ οὐ γινώσκεις ὅτι ἐκ διὸς οὐχ ἕπετ' ἀλκή;
νῦν μὲν γὰρ τούτῳ κρονίδης ζεὺς κῦδος ὀπάζει
σήμερον. ὕστερον αὖτε καὶ ἡμῖν, αἴκ' ἐθέλῃσι,

δώσει.

ἄκρην κὰκ κορυφὴν, ὅθι τε πρῶται τρίχες ἵππων
κρανίῳ ἐμπεφύασι, μάλιστα δὲ καίριόν ἐστιν.
ἀλγήσας δ' ἀνέπαλτο, βέλος δ' εἰς ἐγκέφαλον δῦ·
σὺν δ' ἵππους ἐτάραξε, κυλινδόμενος περὶ χαλκῷ.
ὄφρ' ὁ γέρων ἵπποιο παρηορίας ἀπέταμνε
φασγάνῳ ἀΐσσων, τόφρ' Ἕκτορος ὠκέες ἵπποι
ἦλθον ἀν' ἰωχμὸν θρασὺν ἡνίοχον φορέοντες
Ἕκτορα. καὶ νύ κεν ἔνθ' ὁ γέρων ἀπὸ θυμὸν ὄλεσσεν,
εἰ μὴ ἄρ ὀξὺ νόησε βοὴν ἀγαθὸς Διομήδης.
σμερδαλέον δ' ἐβόησεν, ἐποτρύνων Ὀδυσῆα.
Διογενὲς Λαερτιάδη πολυμήχαν' Ὀδυσσεῦ,
πῇ φεύγεις μετὰ νῶτα βαλὼν κακὸς ὣς ἐν ὁμίλῳ;
μή τις τοι φεύγοντι μεταφρένῳ ἐν δόρυ πήξῃ,
ἀλλὰ μέν', ὄφρα γέροντος ἀπώσομεν ἄγριον ἄνδρα.
Ὣς ἔφατ', οὐδ' ἐσάκουσε πολύτλας δῖος Ὀδυσσεύς,
ἀλλὰ παρήϊξεν κοίλας ἐπὶ νῆας Ἀχαιῶν.
Τυδείδης δ' αὐτός περ ἐὼν, προμάχοισιν ἐμίχθη.
στῆ δὲ πρόσθ' ἵππων Νηληϊάδαο γέροντος.
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα.
Ὦ γέρον, ἦ μάλα δή σε νέοι τείρουσι μαχηταί.
σὴ δὲ βίη λέλυται, χαλεπὸν δέ σε γῆρας ὀπάζει.
ἠπεδανὸς δὲ νύ τοι θεράπων, βραδέες δέ τοι ἵπποι.
ἀλλ' ἄγ' ἐμῶν ὀχέων ἐπιβήσεο, ὄφρα ἴδηαι
οἷοι Τρώϊοι ἵπποι, ἐπιστάμενοι πεδίοιο
κραιπνὰ μάλ' ἔνθα, καὶ ἔνθα διωκέμεν, ἠδὲ φέβεσθαι
οὕς ποτ' ἀπ' Αἰνείαν ἑλόμην μήστωρε φόβοιο.
τούτω μὲν θεράποντε κομείτων. τὼδε δὲ νῶϊ
Τρωσὶν ἐφ' ἱπποδάμοισιν ἰθύνομεν, ὄφρα καὶ Ἕκτωρ
εἴσεται, εἰ καὶ ἐμὸν δόρυ μαίνεται ἐν παλάμῃσιν.
Ὣς ἔφατ', οὐδ' ἀπίθησε Γερήνιος ἱππότα Νέστωρ.

οἱ δ' ἄρα δεῖπνον ἕλοντο κάρη κομόωντες ἀχαιοὶ
ῥίμφα κατὰ κλισίας, ἀπὸ δ' αὐτοῦ θωρήσσοντο.
τρῶες δ' αὖ ἑτέρωθεν ἀνὰ πτόλιν ὡπλίζοντο
παυρότεροι. μέμασαν δὲ καὶ ὧς ὑσμῖνι μάχεσθαι
χρειοῖ ἀναγκαίῃ, πρό τε παίδων, καὶ πρὸ γυναικῶν.
πᾶσαι δ' ὠΐγνυντο πύλαι. ἐκ δ' ἔσσυτο λαός,
πεζοί θ', ἱππῆές τε, πολὺς δ' ὀρυμαγδὸς ὀρώρει.
οἱ δ' ὅτε δή ῥ' ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντο,
σύν ῥ' ἔβαλον ῥινούς, σὺν δ' ἔγχεα, καὶ μένε' ἀνδρῶν
χαλκεοθωρήκων. ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι
ἔπληντ' ἀλλήλῃσι. πολὺς δ' ὀρυμαγδὸς ὀρώρει.
ἔνθα δ' ἅμ' οἰμωγή τε, καὶ εὐχωλὴ πέλεν ἀνδρῶν
ὀλλύντων τε καὶ ὀλλυμένων. ῥέε δ' αἵματι γαῖα.
ὄφρα μὲν ἠὼς ἦν, καὶ ἀέξετο ἱερὸν ἦμαρ,
τόφρα μάλ' ἀμφοτέρων βέλε' ἥπτετο. πῖπτε δὲ λαός.
ἦμος δ' ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκει,
καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα.
ἐν δ' ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο,
τρώων θ' ἱπποδάμων, καὶ ἀχαιῶν χαλκοχιτώνων.
ἕλκε δὲ μέσσα λαβών. ῥέπε δ' αἴσιμον ἦμαρ ἀχαιῶν.
αἱ μὲν ἀχαιῶν κῆρες ἐπὶ χθονὶ πουλυβοτείρῃ
ἑζέσθην. τρώων δὲ πρὸς οὐρανὸν εὐρὺν ἄερθεν.
αὐτὸς δ' ἐξ ἴδης μεγάλ' ἔκτυπε. δαιόμενον δὲ
ἧκε σέλας κατὰ λαὸν ἀχαιῶν. οἱ δὲ ἰδόντες,
θάμβησαν, καὶ πάντας ὑπὸ χλωρὸν δέος εἷλεν.
ἔνθ' οὔτ' ἰδομενεὺς τλῆ μίμνειν, οὔτ' ἀγαμέμνων,
οὔτε δύ' αἴαντες μενέτην, θεράποντες ἄρηος.
νέστωρ δ' οἶος ἔμιμνε γερήνιος, οὖρος ἀχαιῶν.
οὔ τι ἑκών, ἀλλ' ἵππος ἐτείρετο, τὸν, βάλεν ἰῷ
δῖος ἀλέξανδρος ἑλένης πόσις ἠϋκόμοιο,

ἄκρην

αὐτῇ κεν γαίῃ ἐρύσαιμ' αὐτῇ τε θαλάσσῃ.
σειρὴν μέν κεν ἔπειτα περὶ ῥίον οὐλύμποιο
δησαίμην· τὰ δέ κ' αὖτε μετήορα πάντα γένοιτο
τόσσον ἐγὼ περί τ' εἰμὶ θεῶν, περί τ' εἴμ' ἀνθρώπων.
Ὣς ἔφαθ', οἳ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ,
μῦθον ἀγασσάμενοι, μάλα γὰρ κρατερῶς ἀγόρευσεν.
ὀψὲ δὲ δὴ μετέειπε θεὰ γλαυκῶπις ἀθήνη.
Ὦ πάτερ ἡμέτερε κρονίδη ὕπατε κρειόντων,
εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅτι σθένος οὐκ ἐπιεικτόν.
ἀλλ' ἔμπης δαναῶν ὀλοφυρόμεθ' αἰχμητάων,
οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλενται.
ἀλλ' ἤτοι πολέμου μὲν ἀφεξόμεθ', εἰ σὺ κελεύεις,
βουλὴν δ' ἀργείοις ὑποθησόμεθ', ἥ τις ὀνήσει.
ὡς μὴ πάντες ὄλωνται, ὀδυσσαμένοιο τεοῖο.
Τὴν δ' ἐπιμειδήσας, προσέφη νεφεληγερέτα ζεύς.
θάρσει τριτογένεια, φίλον τέκος· οὔ νύ τι θυμῷ
πρόφρονι μυθέομαι· ἐθέλω δέ τοι ἤπιος εἶναι.
Ὣς εἰπὼν ὑπ' ὄχεσφι τιτύσκετο χαλκόποδ' ἵππω
ὠκυπέτα, χρυσέῃσιν ἐθείρῃσιν κομόωντε
χρυσὸν δ' αὐτὸς ἔδυνε περὶ χροΐ· γέντο δ' ἱμάσθλην
χρυσείην, εὔτυκτον· ἑοῦ δ' ἐπιβήσατο δίφρου.
μάστιξεν δ' ἐλάαν· τὼ δ' οὐκ ἄκοντε πετέσθην
μεσσηγὺς γαίης τε, καὶ οὐρανοῦ ἀστερόεντος,
Ἴδην δ' ἵκανε πολυπίδακα, μητέρα θηρῶν
γάργαρον ἔνθα δέ οἱ τέμενος, βωμός τε θυήεις.
ἔνθ' ἵππους ἔστησε πατὴρ ἀνδρῶν τε, θεῶν τε
λύσας ἐξ ὀχέων· κατὰ δ' ἠέρα πουλὺν ἔχευεν.
αὐτὸς δ' ἐν κορυφῇσι καθέζετο κύδεϊ γαίων,
εἰσορόων τρώων τε πόλιν, καὶ νῆας ἀχαιῶν.

# ΙΛΙΑΔΟΣ. Θ. ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Θῆτα, θεῶν ἀγορή, Τρώων κράτος, Ἕκτορος εὖχος.

Ἠὼς μὲν κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπ' αἶαν.
Ζεὺς δὲ θεῶν ἀγορὴν ποιήσατο τερπικέραυνος
ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο.
αὐτὸς δέ σφ' ἀγόρευε, θεοὶ δ' ἅμα πάντες ἄκουον.
Κέκλυτέ μευ πάντες τε θεοὶ, πᾶσαί τε θέαιναι,
ὄφρ' εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
μήτε τις οὖν θήλεια θεὸς τό γε, μήτε τις ἄρσην,
πειράτω διακέρσαι ἐμὸν ἔπος· ἀλλ' ἅμα πάντες
αἰνεῖτ', ὄφρα τάχιστα τελευτήσω τάδε ἔργα.
ὃν δ' ἂν ἐγὼν ἀπάνευθε θεῶν ἐθέλοντα νοήσω
ἐλθόντ', ἢ Τρώεσσιν ἀρηγέμεν, ἢ Δαναοῖσι,
πληγεὶς οὐ κατὰ κόσμον ἐλεύσεται Οὔλυμπόνδε.
ἤ μιν ἑλὼν, ῥίψω ἐς Τάρταρον ἠερόεντα,
τῆλε μάλ', ἧχι βάθιστον ὑπὸ χθονός ἐστι βέρεθρον,
ἔνθα σιδήρειαί τε πύλαι, καὶ χάλκεος οὐδὸς,
τόσσον ἔνερθ' ἀΐδεω, ὅσον οὐρανός ἐστ' ἀπὸ γαίης.
γνώσετ' ἔπειθ' ὅσον εἰμὶ θεῶν κάρτιστος ἁπάντων.
εἰ δ' ἄγε πειρήσασθε θεοὶ ἵνα εἴδετε πάντες,
σειρὴν χρυσείην ἐξ οὐρανόθεν κρεμάσαντες,
πάντες δ' ἐξάπτεσθε θεοὶ, πᾶσαί τε θέαιναι.
ἀλλ' οὐκ ἂν ἐρύσαιτ' ἐξ οὐρανόθεν πεδίονδε
Ζῆν' ὕπατον μήστωρ', οὐδ' εἰ μάλα πολλὰ κάμοιτε.
ἀλλ' ὅτε δὴ καὶ ἐγὼ πρόφρων ἐθέλοιμι ἐρύσσαι,

# ΥΠΟΘΕΣΙΣ ΤΗΣ. Θ. ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Εὺς ἀπαγορεύσας τοῖς θεοῖς μηδετέρῳ βοηθεῖν τῶν στρατῶν, ἐπὶ τὴν ἴδην κατέρχεται. καὶ πρότερον ἴσων μαχομένων τοὺς ἕλληνας, ἐλάττονας τῶν τρώων καθίστησιν. ἥραν δὲ καὶ ἀθηνᾶν ἐπὶ βοήθειαν τοῖς ἕλλησιν ἐξιούσας, ἐπέχειν ἶρις, διὸς κελεύσαντος. ἑσπέρας δὲ γενομένης, ἕκτωρ ἐδημηγόρησεν ἐν τῷ πεδίῳ, ὥς τε στρατοπεδεύεσθαι, καὶ πῦρ δι' ὅλης νυκτὸς καίειν.

ἄλλοι δὲ ῥινοῖς, ἄλλοι δ' αὐτοῖσι βόεσσιν,
ἄλλοι δ' ἀνδραπόδεσσι· τίθεντο δὲ δαῖτα θάλειαν·
παννύχιοι μὲν ἔπειτα καρηκομόωντες ἀχαιοὶ
δαίνυντο· τρῶες δὲ κατὰ πτόλιν, ἠδ' ἐπίκουροι·
παννύχιος δέ σφιν κακὰ μήδετο μητίετα ζεὺς
σμερδαλέα κτυπέων· τοὺς δὲ χλωρὸν δέος ᾕρει
οἶνον δ' ἐκ δεπάων χαμάδις χέον· οὐδέ τις ἔτλη
πρὶν πιέειν, πρὶν λεῖψαι ὑπερμενέϊ κρονίωνι.
κοιμήσαντ' ἄρ ἔπειτα, καὶ ὕπνου δῶρον ἕλοντο.

ΥΓΟ

θηεῦντο μέγα ἔργον ἀχαιῶν χαλκοχιτώνων·
τοῖσι δὲ μύθων ἦρχε ποσειδάων ἐνοσίχθων·
Ζεῦ πάτερ ἦ ῥά τίς ἐστι βροτῶν ἐπ' ἀπείρονα γαῖαν,
ὅς τις ἔτ' ἀθανάτοισι νόον καὶ μῆτιν ἐνίψει;
οὐχ ὁράας δ' ὅτι αὖτε καρηκομόωντες ἀχαιοὶ
τεῖχος ἐτειχίσσαντο νεῶν ὕπερ, ἀμφὶ δὲ τάφρον
ἤλασαν, οὐδὲ θεοῖσι δόσαν κλειτὰς ἑκατόμβας·
τοῦ δ' ἤτοι κλέος ἔσται, ὅσον τ' ἐπικίδναται ἠώς·
τοῦ δ' ἐπιλήσονται, ὅτ' ἐγὼ, καὶ φοῖβος ἀπόλλων
ἥρῳ λαομέδοντι πολίσσαμεν ἀθλήσαντε.
Τὸν δὲ μέγ' ὀχθήσας, προσέφη νεφεληγερέτα ζεύς·
ὢ πόποι ἐννοσίγαι', εὐρυσθενὲς, οἷον ἔειπες.
ἄλλος κέν τις τοῦτο θεῶν δείσειε νόημα,
ὃς σέο πολλὸν ἀφαυρότερος χεῖράς τε, μένος τε·
σὸν δ' ἤτοι κλέος ἔσται ὅσον τ' ἐπικίδναται ἠώς·
ἄγρει μὰν ὅτ' ἂν αὖτε καρηκομόωντες ἀχαιοὶ
οἴχωνται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν,
τεῖχος ἀναρρήξας, τὸ μὲν εἰς ἅλα πᾶν καταχεῦαι,
αὖτις δ' ἠϊόνα μεγάλην ψαμάθοισι καλύψαι,
ὥς κέν τοι μέγα τεῖχος ἀμαλδύνηται ἀχαιῶν.
Ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον.
δύσετο δ' ἠέλιος, τετέλεστο δὲ ἔργον ἀχαιῶν.
βουφόνεον δὲ κατὰ κλισίας, καὶ δόρπον ἕλοντο.
νῆες δ' ἐκ λήμνοιο παρέσταν οἶνον ἄγουσαι,
πολλαὶ, τὰς προέηκεν ἰησονίδης εὔνηος.
τόν ῥ' ἔτεχ' ὑψιπύλη ὑπ' ἰήσονι ποιμένι λαῶν.
χωρὶς δ' ἀτρεΐδῃσ', ἀγαμέμνονι καὶ μενελάῳ
δῶκεν ἰησονίδης ἀγέμεν μέθυ χίλια μέτρα.
ἔνθεν ἄρ οἰνίζοντο καρηκομόωντες ἀχαιοί,
ἄλλοι μὲν χαλκῷ, ἄλλοι δ' αἴθωνι σιδήρῳ,

οἱ δ' ἕατ' ἐν ἀγορῇ τρῶες, καὶ δαρδανίωνες,
πάντες ὁμηγερέες, ποτιδέγμενοι ὁππότ' ἄρ' ἔλθοι
ἰδαῖος, ὁ δ' ἄρ ἦλθε, καὶ ἀγγελίην ἀπέειπε,
στὰς ἐν μέσσοισιν, τοὶ δ' ὁπλίζοντο μάλ' ὦκα
ἀμφότερον, νεκύας τ' ἀγέμεν, ἕτεροι δὲ μεθ' ὕλην.
ἀργεῖοι δ' ἑτέρωθεν ἐϋσσέλμων ἀπὸ νηῶν
ὤτρυνον νεκύας τ' ἀγέμεν, ἕτεροι δὲ μεθ' ὕλην.
ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας
ἐξ ἀκαλαρρείταο βαθυρρόου ὠκεανοῖο,
οὐρανὸν ἐσανιών, οἱ δ' ἤντεον ἀλλήλοισιν.
ἔνθα διαγνῶναι χαλεπῶς ἦν ἄνδρα ἕκαστον,
ἀλλ' ὕδατι νίζοντες ἀπὸ βρότον αἱματόεντα
δάκρυα θερμὰ χέοντες ἀμαξάων ἐπάειραν
οὐδ' εἴα κλαίειν πρίαμος μέγας. οἱ δὲ, σιωπῇ
νεκροὺς πυρκαϊῆς ἐπενήνεον ἀχνύμενοι κῆρ,
ἐν δὲ πυρὶ πρήσαντες, ἔβαν ποτὶ ἴλιον ἱρήν.
ὣς δ' αὔτως ἑτέρωθεν ἐϋκνήμιδες ἀχαιοί
νεκροὺς πυρκαϊῆς ἐπενήνεον ἀχνύμενοι κῆρ
ἐν δὲ πυρὶ, πρήσαντες ἔβαν κοίλας ἐπὶ νῆας.
ἦμος δ' οὔτ' ἄρ πω ἠώς. ἔτι δ' ἀμφιλύκη νύξ,
τῆμος ἄρ ἀμφὶ πυρὴν κριτὸς ἔγρετο λαὸς ἀχαιῶν
τύμβον δ' ἀμφ' αὐτὴν ἕνα ποίεον ἐξαγαγόντες
ἄκριτον ἐκ πεδίου, ποτὶ δ' αὐτὸν τεῖχος ἔδειμαν
πύργους ὑψηλοὺς, εἶλαρ νηῶν τε, καὶ αὐτῶν.
ἐν δ' αὐτοῖσι πύλας ἐνεποίεον εὖ ἀραρυίας.
ὄφρα δι' αὐτάων ἱππηλασίη ὁδὸς εἴη.
ἔκτοσθεν δὲ βαθεῖαν ἐπ' αὐτῷ τάφρον ὄρυξαν
εὐρεῖαν, μεγάλην. ἐν δὲ σκόλοπας κατέπηξαν.
ὣς οἱ μὲν πονέοντο καρηκομόωντες ἀχαιοί.
οἱ δὲ θεοὶ πὰρ ζηνὶ καθήμενοι ἀστεροπητῇ,

θηεῦντο

στὰς ἐν μέσοισι, μετεφώνεεν ἠπύτα κῆρυξ.
ἀτρεΐδαί τε, καὶ ἄλλοι ἐϋκνήμιδες ἀχαιοί,
ἠνώγει πρίαμός τε, καὶ ἄλλοι τρῶες ἀγαυοί
εἰπεῖν, αἴ κέ περ ὔμμι φίλον, καὶ ἡδὺ γένοιτο,
μῦθον ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρε,
κτήματα μὲν, ὅσ' ἀλέξανδρος κοίλῃς ἐνὶ νηυσὶν
ἠγάγετο τροίηνδ', ὡς πρὶν ὤφελλ' ἀπολέσθαι,
πάντ' ἐθέλει δόμεναι. καὶ ἔτ' οἴκοθεν ἄλλ' ἐπιθεῖναι.
κουριδίην δ' ἄλοχον μενελάου κυδαλίμοιο
οὔ φησιν δώσειν. ἦ μὴν τρῶές γε κέλονται.
καὶ δὲ τόδ' ἠνώγειον εἰπεῖν ἔπος, αἴ κ' ἐθέλητε
παύσασθαι πολέμοιο δυσηχέος, εἰσόκε νεκροὺς
κήομεν, ὕστερον αὖτε μαχησόμεθ', εἰσόκε δαίμων
ἄμμε διακρίνῃ, δώῃ δ' ἑτέροισί γε νίκην.
Ὣς ἔφαθ'. οἱ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς διομήδης.
μήτ' ἄρ τις νῦν κτήματ' ἀλεξάνδροιο δεχέσθω.
μήθ' ἑλένην. γνωτὸν δὲ καὶ ὃς μάλα νήπιός ἐστιν.
ὡς ἤδη τρώεσσιν ὀλέθρου πείρατ' ἐφῆπται.
Ὣς ἔφαθ'. οἱ δ' ἄρα πάντες ἐπίαχον υἷες ἀχαιῶν,
μῦθον ἀγασσάμενοι διομήδεος ἱπποδάμοιο.
καὶ τότ' ἄρ' ἰδαῖον προσέφη κρείων ἀγαμέμνων.
ἰδαῖ', ἤτοι μῦθον ἀχαιῶν αὐτὸς ἀκούεις
ὥς τοι ὑποκρίνονται. ἐμοὶ δ' ἐπιανδάνει οὕτως.
ἀμφὶ δὲ νεκροῖσιν κατακαιέμεν οὔτι μεγαίρω.
οὐ γάρ τις φειδὼ νεκύων κατατεθνηώτων
γίνετ', ἐπεί κε θάνωσι πυρὸς μειλισσέμεν ὦκα.
ὅρκια δὲ ζεὺς ἴστω ἐρίγδουπος, πόσις ἥρης.
Ὣς εἰπὼν, τὸ σκῆπτρον ἀνέσχεθε πᾶσι θεοῖσιν.
ἄψορρον δ' ἰδαῖος ἔβη προτὶ ἴλιον ἱρήν.

ἤτοι ὅγ' ὣς εἰπὼν, κατ' ἄρ' ἕζετο. τοῖσι δ' ἀνέστη
δῖος ἀλέξανδρος ἑλένης πόσις ἠϋκόμοιο.
ὅς μιν ἀμειβόμενος, ἔπεα πτερόεντα προσηύδα.
Ἀντήνορ, σὺ μὲν οὐκ ἔτ' ἐμοὶ φίλα ταῦτ' ἀγορεύεις.
οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι.
εἰ δ' ἐτεὸν δὴ τοῦτον ἀπὸ σπουδῆς ἀγορεύεις.
ἐξ ἄρα δή τοι ἔπειτα θεοὶ φρένας ὤλεσαν αὐτοί.
αὐτὰρ ἐγὼ τρώεσσι μεθ' ἱπποδάμοις ἀγορεύσω
ἀντικρὺ δ' ἀπόφημι. γυναῖκα μὲν οὐκ ἀποδώσω.
κτήματα δ' ὅσσ' ἀγόμην ἐξ ἄργεος ἡμέτερον δῶ
πάντ' ἐθέλω δόμεναι, καὶ ἔτ' οἴκοθεν ἄλλ' ἐπιθεῖναι.
ἤτοι ὅγ' ὣς εἰπὼν, κατ' ἄρ' ἕζετο, τοῖσι δ' ἀνέστη
δαρδανίδης πρίαμος θεόφιν μήστωρ ἀτάλαντος,
ὅσφιν ἐϋφρονέων, ἀγορήσατο, καὶ μετέειπε.
Κέκλυτέ μευ τρῶες, καὶ δάρδανοι, ἠδ' ἐπίκουροι.
ὄφρ' εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
νῦν μὲν δόρπον ἕλεσθε κατὰ πτόλιν ὡς τὸ πάρος περ.
καὶ φυλακῆς μνήσασθε, καὶ ἐγρήγορθε ἕκαστος.
ἠῶθεν δ' ἰδαῖος ἴτω κοίλας ἐπὶ νῆας
εἰπέμεν ἀτρείδῃς ἀγαμέμνονι, καὶ μενελάῳ
μῦθον ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρε,
καὶ δὲ τόδ' εἰπέμεναι πυκινὸν ἔπος, αἴκ' ἐθέλωσι
παύσασθαι πολέμοιο δυσηχέος, εἰσόκε νεκροὺς
κήομεν. ὕστερον αὖτε μαχησόμεθ', εἰσόκε δαίμων
ἄμμε διακρίνῃ. δώῃ δ' ἑτέροισί γε νίκην.
Ὣς ἔφαθ' οἱ δ' ἄρα τοῦ, μάλα μὲν κλύον, ἠδ' ἐπίθοντο.
δόρπον ἔπειθ' εἵλοντο κατὰ στρατὸν ἐν τελέεσσιν.
ἠῶθεν δ' ἰδαῖος ἔβη κοίλας ἐπὶ νῆας.
τοὺς δ' εὗρεν ἀγορῇ δαναοὺς θεράποντας ἄρηος.
νηὶ πάρα πρυμνῇ ἀγαμέμνονος. αὐτὰρ ὁ τοῖσι

τοῖς, ὁ γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῆτιν
νέστωρ, οὗ γὰρ πρόσθεν ἀρίστη φαίνετο βουλή.
ὅ σφιν ἐϋφρονέων, ἀγορήσατο, καὶ μετέειπεν.
Ἀτρείδη τε καὶ ἄλλοι ἀριστῆες παναχαιῶν,
πολλοὶ γὰρ τεθνᾶσι καρηκομόωντες ἀχαιοί.
τῶν νῦν αἷμα κελαινὸν ἐΰῤῥοον ἀμφὶ σκάμανδρον
ἐσκέδασ' ὀξὺς ἄρης, ψυχαὶ δ' ἄϊδος δὲ κατῆλθον,
τῷ σε χρὴ πόλεμον μὲν ἅμ' ἠοῖ παῦσαι ἀχαιῶν.
αὐτοὶ δ' ἀγρόμενοι, κυκλήσομεν ἐνθάδε νεκρούς,
βουσί, καὶ ἡμιόνοισιν. ἀτὰρ κατακήομεν αὐτοὺς
τυτθὸν ἀπόπρο νεῶν, ὥς κ' ὀστέα παισὶν ἕκαστος
οἴκαδ' ἄγῃ, ὅταν αὖτε νεώμεθα πατρίδα γαῖαν.
τύμβον δ' ἀμφὶ πυρὴν ἕνα χεύομεν ἐξαγαγόντες,
ἄκριτον ἐκ πεδίου. ποτὶ δ' αὐτὸν δείμομεν ὦκα
πύργους ὑψηλούς, εἶλαρ νηῶν τε, καὶ αὐτῶν.
ἐν δ' αὐτοῖσι πύλας ποιήσομεν εὖ ἀραρυίας
ὄφρα δι' αὐτάων ἱππηλασίη ὁδὸς εἴη.
ἔκτοσθεν δὲ βαθεῖαν ὀρύξομεν ἐγγύθι τάφρον
ἥ χ' ἵππον, καὶ λαὸν ἐρυκάκοι ἀμφὶς ἐοῦσα,
μήποτ' ἐπιβρίσῃ πόλεμος τρώων ἀγερώχων.
Ὣς ἔφαθ'. οἱ δ' ἄρα πάντες ἐπῄνησαν βασιλῆες.
τρώων αὖτ' ἀγορὴ γένετ' ἰλίου ἐν πόλει ἄκρῃ
δεινή, τετρηχυῖα παρὰ πριάμοιο θύρῃσι.
τοῖσι δ' ἀντήνωρ πεπνυμένος ἦρχ' ἀγορεύειν.
Κέκλυτέ μευ τρῶες, καὶ δάρδανοι, ἠδ' ἐπίκουροι,
ὄφρ' εἴπω τά, με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
δεῦτ' ἄγετ' ἀργείην ἑλένην, καὶ κτήμαθ' ἅμ' αὐτῇ
δώομεν ἀτρείδῃσιν ἄγειν, νῦν δ' ὅρκια πιστὰ
ψευσάμενοι, μαχόμεσθα, τῷ οὔ νύ τι κέρδιον ἡμῖν
ἔλπομαι ἐκτελέεσθαι, ἵνα μὴ ῥέξομεν ὧδε.

ὣς σύ τ' ἐϋφρήνῃς πάντας παρὰ νηυσὶν ἀχαιούς,
σούς τε μάλιστα ἔτας, καὶ ἑταίρους οἵ, τοι ἔασιν
αὐτὰρ ἐγὼ, κατὰ ἄστυ μέγα πριάμοιο ἄνακτος
τρῶας ἐϋφρανέω, καὶ τρῳάδας ἑλκεσιπέπλους,
αἵ τέ μοι εὐχόμεναι, θεῖον δύσονται ἀγῶνα.
δῶρα δ' ἄγ' ἀλλήλοισι περικλυτὰ δώομεν ἄμφω,
ὄφρα τις ὧδ' εἴπῃσιν ἀχαιῶν τε, τρώων τε.
ἠμὲν ἐμαρνάσθην ἔριδος πέρι θυμοβόροιο,
ἠδ' αὖτ' ἐν φιλότητι διέτμαγεν, ἀρθμήσαντε.
Ὣς ἄρα φωνήσας, δῶκεν ξίφος ἀργυρόηλον,
σὺν κολεῷ τε φέρων, καὶ ἐϋτμήτῳ τελαμῶνι.
αἴας δὲ ζωστῆρα δίδου φοίνικι φαεινόν,
τὼ, δὲ διακρινθέντε, ὁ μὲν, μετὰ λαὸν ἀχαιῶν
ἤϊ', ὁ δ' ἐς τρώων ὅμαδον κίε· τοὶ δ' ἐχάρησαν
ὡς εἶδον ζωόντε, καὶ ἀρτεμέα προσιόντα,
αἴαντος προφυγόντα μένος, καὶ χεῖρας ἀάπτους.
καί ῥ' ἦγον ποτὶ ἄστυ, ἀελπτέοντες σόον εἶναι,
αἴαντ' αὖθ' ἑτέρωθεν ἐϋκνήμιδες ἀχαιοὶ
εἰς ἀγαμέμνονα δῖον ἄγον κεχαρηότα νίκῃ.
οἱ δ' ὅτε δὴ κλισίῃσιν ἐν ἀτρείδαο γένοντο,
τοῖσι δὲ βοῦν ἱέρευσεν ἄναξ ἀνδρῶν ἀγαμέμνων,
ἄρσενα πενταέτηρον ὑπερμενέϊ κρονίωνι.
τὸν δέρον, ἀμφί τ' ἕπον, καί μιν διέχευαν ἅπαντα,
μίστυλλόν τ' ἄρ' ἐπισταμένως, πεῖράν τ' ὀβελοῖσιν,
ὤπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα,
αὐτὰρ ἐπεὶ παύσαντο πόνου, τετύκοντό τε δαῖτα,
δαίνυντ', οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης,
νώτοισι δ' αἴαντα διηνεκέεσι γέραιρεν
ἥρως ἀτρείδης εὐρυκρείων ἀγαμέμνων,
αὐτὰρ ἐπεὶ πόσιος, καὶ ἐδητύος ἐξ ἔρον ἕντο.

ἀλλ' ἀναχασσάμενος λίθον εἵλετο χειρὶ παχείῃ
κείμενον ἐν πεδίῳ μέλανα, τρηχύν τε, μέγαν τε.
τῷ βάλεν αἴαντος δεινὸν σάκος ἑπταβόειον,
μέσσον ἐπομφάλιον· περιήχησε δ' ἄρα χαλκός.
δεύτερος αὖτ' αἴας, πολὺ μείζονα λᾶαν ἀείρας,
ἧκ' ἐπιδινήσας, ἐπέρεισε δὲ ἶν' ἀπέλεθρον.
εἴσω δ' ἀσπίδ' ἔαξε βαλὼν μυλοειδέϊ πέτρῳ.
βλάψε δέ οἱ φίλα γούναθ', ὁ δ' ὕπτιος ἐξετανύσθη,
ἀσπίδι ἐγχριμφθείς· τὸν δ' αἶψ' ὤρθωσεν ἀπόλλων.
καί νύ κε δὴ ξιφέεσσ' αὐτοσχεδὸν οὐτάζοντο
εἰ μὴ κήρυκες διὸς ἄγγελοι, ἠδὲ, καὶ ἀνδρῶν.
ἦλθον. ὁ μὲν τρώων ὁ δ' ἀχαιῶν χαλκοχιτώνων.
ταλθύβιός τε, καὶ ἰδαῖος, πεπνυμένω ἄμφω.
μέσσω δ' ἀμφοτέρων σκῆπτρα σχέθον, εἶπέ τε μῦθον
κῆρυξ ἰδαῖος πεπνυμένα μήδεα εἰδώς.
μηκέτι παῖδε φίλω πολεμίζετε, μηδὲ μάχεσθον.
ἀμφοτέρω γὰρ σφῶϊ φιλεῖ νεφεληγερέτα ζεύς,
ἄμφω δ' αἰχμητά. τό, γε δὴ καὶ ἴδμεν ἅπαντες.
„ νὺξ δ' ἤδη τελέθει, ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι.
Τὸν δ' ἀπαμειβόμενος προσέφη τελαμώνιος αἴας.
ἰδαῖ'. ἕκτορα ταῦτα κέλευέ τε μυθήσασθαι.
αὐτὸς γὰρ χάρμῃ προκαλέσσατο πάντας ἀρίστους.
ἀρχέτω. αὐτὰρ ἐγὼ μάλα πείσομαι, εἴπερ ἂν οὗτος.
Τὸν δ' αὖτε προσέειπε μέγας κορυθαίολος ἕκτωρ.
αἶαν, ἐπεί τοι δῶκε θεὸς μέγεθός τε, βίην τε,
καὶ πινυτήν, περὶ δ' ἔγχει ἀχαιῶν φέρτατός ἐσσι.
νῦν μὲν παυσώμεσθα μάχης, καὶ δηϊοτῆτος
σήμερον, ὕστερον αὖτε μαχησόμεθ', εἰσόκε δαίμων
ἄμμε διακρίνῃ, δώῃ δ' ἑτέροισί γε νίκην
νὺξ δ' ἤδη τελέθει, ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι,

αἶαν διογενὲς, τελαμώνιε, κοίρανε λαῶν,
μήτι μευ ἠΰτε παιδὸς ἀφαυροῦ πειρήτιζε,
ἠὲ γυναικὸς, ἣ οὐκ οἶδε πολεμήϊα ἔργα.
αὐτὰρ ἐγὼν εὖ οἶδα μάχας τ', ἀνδροκτασίας τε.
οἶδ' ἐπὶ δεξιὰ, οἶδ' ἐπ' ἀριστερὰ νωμῆσαι βῶν
ἀζαλέην, τό μοι ἐστὶ ταλαύρινον πολεμίζειν.
οἶδα δ' ἐπαΐξαι μόθον ἵππων ὠκειάων.
οἶδα δ' ἐνὶ σταδίῳ δηΐῳ μέλπεσθαι ἄρηϊ.
ἀλλ' οὐ γάρ σ' ἐθέλω βαλέειν τοιοῦτον ἐόντα,
λάθρῃ ὀπιπεύσας, ἀλλ' ἀμφαδὸν αἴκε τύχωμι.
ἦ ῥα. καὶ ἀμπεπαλὼν, προΐει δολιχόσκιον ἔγχος.
καὶ βάλεν αἴαντος δεινὸν σάκος ἑπταβόειον,
ἀκρότατον κατὰ χαλκὸν, ὃς ὄγδοος ἦεν ἐπ' αὐτῷ.
ἓξ δὲ διὰ πτύχας ἦλθε δαΐζων χαλκὸς ἀτειρής.
ἐν τῇ δ' ἑβδομάτῃ, ῥινῷ σχέτο. δεύτερος αὖτε
αἴας διογενὴς προΐει δολιχόσκιον ἔγχος.
καὶ βάλε πριαμίδαο κατ' ἀσπίδα πάντοσε ἴσην.
διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος.
καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο.
ἀντικρὺ δὲ παραὶ λαπάρην διάμησε χιτῶνα
ἔγχος. ὁ δ' ἐκλίνθη, καὶ ἀλεύατο κῆρα μέλαιναν.
τὼ δ' ἐκσπασσαμένω δολίχ' ἔγχεα χερσὶν ἅμ' ἄμφω.
σύν ῥ' ἔπεσον. λείουσιν ἐοικότες ὠμοφάγοισιν.
ἢ συσὶ κάπροισι, τῶν τε σθένος οὐκ ἀλαπαδνόν.
πριαμίδης μὲν ἔπειτα μέσον σάκος οὔτασε δουρί.
οὐδ' ἔρρηξε χαλκὸν, ἀνεγνάμφθη δέ οἱ αἰχμή.
αἴας δ' ἀσπίδα νύξεν ἐπάλμενος, ἡ δὲ διαπρὸ
ἤλυθεν ἐγχείη. στυφέλιξε δέ μιν μεμαῶτα.
τμήδην δ' αὐχέν' ἐπῆλθε. μέλαν δ' ἀνεκήκιεν αἷμα.
ἀλλ' οὐδ' ὧς ἀπέληγε μάχης κορυθαίολος ἕκτωρ.

ἀλλ'

εἰ δὲ καὶ ἕκτοράπερ, καὶ κήδεαι αὐτοῦ,
ἴσην ἀμφοτέροισι βίην, καὶ κῦδος ὄπασσον.
Ὣς ἄρ᾽ ἔφαν, αἴας δὲ κορύσσετο νώροπι χαλκῷ.
αὐτὰρ ἐπειδὴ πάντα περὶ χροῒ ἕσσατο τεύχη,
σεύατ᾽ ἔπειθ᾽ οἷός τε πελώριος ἔρχεται ἄρης,
ὅς τ᾽ εἶσιν πόλεμόνδε μετ᾽ ἀνέρας, οὕς τε κρονίων
θυμοβόρου ἔριδος μένεϊ ξυνέηκε μάχεσθαι,
τοῖος ἄρ αἴας ὦρτο πελώριος, ἕρκος ἀχαιῶν,
μειδιόων βλοσυροῖσι προσώπασι, νέρθε δὲ ποσσὶν
ἤϊε μακρὰ βιβὰς, κραδάων δολιχόσκιον ἔγχος.
τὸν δὲ καὶ ἀργεῖοι μὲν ἐγήθεον εἰσορόωντες,
τρῶας δὲ τρόμος αἰνὸς ὑπήλυθε γυῖα ἕκαστον,
ἕκτορί τ᾽ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι πάτασσεν.
ἀλλ᾽ οὔπως ἔτι εἶχεν ὑποτρέσαι, οὐδ᾽ ἀναδῦναι
ἂψ λαῶν ἐς ὅμιλον, ἐπεὶ προκαλέσσατο χάρμῃ.
αἴας δ᾽ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον,
χάλκεον, ἑπταβόειον, ὅ οἱ τυχίος κάμε τεύχων,
σκυτοτόμων ὄχ᾽ ἄριστος ὕλῃ ἔνι οἰκία ναίων,
ὅς οἱ ἐποίησεν σάκος αἰόλον, ἑπταβόειον
ταύρων ζατρεφέων, ἐπὶ δ᾽ ὄγδοον ἤλασε χαλκόν.
τὸ, πρόσθεν στέρνοιο φέρων τελαμώνιος αἴας,
στῆ ῥα μάλ᾽ ἕκτορος ἐγγύς. ἀπειλήσας δὲ προσηύδα.
ἕκτορ, νῦν μὲν δὴ σάφα εἴσεαι οἰόθεν οἶος.
οἷοι καὶ δαναοῖσιν ἀριστῆες μετέασι,
καὶ μετ᾽ ἀχιλλῆα ῥηξήνορα, θυμολέοντα.
ἀλλ᾽ ὁ μὲν, ἐν νήεσσι κορωνίσι ποντοπόροισι
κεῖτ᾽ ἀπομηνίσας ἀγαμέμνονι ποιμένι λαῶν.
ἡμεῖς δ᾽ εἰμὲν τοῖοι, οἳ ἂν σέθεν ἀντιάσαιμεν,
καὶ πολέες. ἀλλ᾽ ἄρχε μάχης, ἠδὲ πτολέμοιο.
Τὸν δ᾽ αὖτε προσέειπε μέγας κορυθαίολος ἕκτωρ,

δηΐου ἐκ πολέμοιο, καὶ αἰνῆς δηϊοτῆτος.
Ὣς ἔφαθ'. οἱ δὲ, κλῆρον ἐσημήναντο ἕκαστος,
ἐν δ' ἔβαλον κυνέῃ ἀγαμέμνονος ἀτρεΐδαο.
λαοὶ δ' ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον,
ὧδε δέ τις εἴπεσκεν ἰδὼν εἰς οὐρανὸν εὐρύν.
ζεῦ πάτερ, ἢ αἴαντα λαχεῖν, ἢ τυδέος υἱὸν,
ἢ αὐτὸν βασιλῆα πολυχρύσοιο μυκήνης.
Ὣς ἄρ' ἔφαν. πάλλεν δὲ γερήνιος ἱππότα νέστωρ.
ἐκ δ' ἔθορε κλῆρος κυνέης, ὃν ἄρ' ἤθελον αὐτοί,
αἴαντος. κῆρυξ δὲ φέρων ἀν' ὅμιλον ἁπάντῃ
δεῖξ' ἐνδέξια πᾶσιν ἀριστήεσσιν ἀχαιῶν,
οἱ δ' οὐ γιγνώσκοντες, ἀπηνήναντο ἕκαστος,
ἀλλ' ὅτε δὴ τὸν ἵκανε, φέρων ἀν' ὅμιλον ἁπάντῃ,
ὅς μιν ἐπιγράψας, κυνέῃ βάλε φαίδιμος αἴας,
ἤτοι ὑπέσχεθε χεῖρ'. ὁ δ' ἄρ' ἔμβαλεν, ἄγχι παραστάς,
γνῶ δὲ κλήρου σῆμα ἰδὼν, γήθησε δὲ θυμῷ.
τὸν μὲν πόδ' ἑὸν χαμάδις βάλε, φώνησέν τε,
Ὦ φίλοι, ἤτοι κλῆρος ἐμὸς, χαίρω δὲ καὶ αὐτὸς
θυμῷ. ἐπεὶ δοκέω νικησέμεν ἕκτορα δῖον,
ἀλλ' ἄγετ', ὄφρ' ἂν ἐγὼ πολεμήϊα τεύχεα δύω,
τόφρ' ὑμεῖς εὔχεσθε διὶ κρονίωνι ἄνακτι.
σιγῇ ἐφ' ὑμείων, ἵνα μὴ τρῶές γε πύθωνται,
ἠὲ καὶ ἀμφαδίην, ἐπεὶ οὔτινα δείδιμεν ἔμπης,
οὐ γάρ τίς με βίῃ γε ἑκὼν ἀέκοντα δίηται,
οὐδέ τ' ἀϊδρείῃ, ἐπεὶ οὐδ' ἐμὲ νήϊδά γ' οὕτως
ἔλπομαι ἐν σαλαμῖνι γενέσθαι, τετραφέμεν τε.
Ὣς ἔφαθ'. οἱ δ' εὔχοντο διὶ κρονίωνι ἄνακτι
ὧδε δέ τις εἴπεσκεν ἰδὼν εἰς οὐρανὸν εὐρύν.
ζεῦ πάτερ, ἴδηθεν μεδέων, κύδιστε, μέγιστε,
δὸς νίκην αἴαντι, καὶ ἀγλαὸν εὖχος ἀρέσθαι.

εἰ δὲ καὶ

χραῖσμε σιδηρείη· πρὶν γὰρ λυκόοργος ὑποφθὰς·
δουρὶ μέσον περόνησεν· ὁ δ' ὕπτιος οὔδει ἐρείσθη·
τεύχεα τ' ἐξενάριξε, τά οἱ πόρε χάλκεος ἄρης·
καὶ τὰ μὲν αὐτὸς ἔπειτ' ἐφόρει μετὰ μῶλον ἄρηος·
αὐτὰρ ἐπεὶ λυκόοργος ἐνὶ μεγάροισιν ἐγήρα·
δῶκε δ' ἐρευθαλίωνι φίλῳ θεράποντι φορῆναι·
τοῦ ὅγε τεύχε' ἔχων, προκαλίζετο πάντας ἀρίστους·
οἱ δὲ μάλ' ἐτρόμεον, καὶ ἐδείδισαν, οὐδέ τις ἔτλη·
ἀλλ' ἐμὲ θυμὸς ἀνῆκε πολυτλήμων πολεμίζειν
θάρσεϊ ᾧ· γενεῇ δὲ νεώτατος ἔσκον ἁπάντων·
καὶ μαχόμην οἱ ἐγώ, δῶκεν δέ μοι εὖχος ἀθήνη·
τὸν δὴ μήκιστον, καὶ κάρτιστον κτάνον ἄνδρα·
πολλὸς γάρ τις ἔκειτο παρήορος ἔνθα καὶ ἔνθα·
εἴθ' ὡς ἡβώοιμι· βίη δέ μοι ἔμπεδος εἴη·
τῷ κε τάχ' ἀντήσειε μάχης κορυθαίολος ἕκτωρ·
ὑμέων δ' οἵπερ ἔασιν ἀριστῆες παναχαιῶν,
οὐδ' οἳ προφρονέως μέμαθ' ἕκτορος ἀντίον ἐλθεῖν·
Ὡς νείκεσσ' ὁ γέρων· οἱ δ' ἐννέα πάντες ἀνέσταν·
ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν ἀγαμέμνων·
τῷ δ' ἐπὶ, τυδείδης ὦρτο κρατερὸς διομήδης·
τοῖσι δ' ἐπ' αἴαντες θοῦριν ἐπιειμένοι ἀλκήν,
τοῖσι δ' ἐπ' ἰδομενεὺς, καὶ ὀπάων ἰδομενῆος
μηριόνης, ἀτάλαντος ἐνυαλίῳ ἀνδρειφόντῃ·
τοῖσι δ' ἐπ' εὐρύπυλος εὐαίμονος ἀγλαὸς υἱός·
ἂν δὲ θόας ἀνδραιμονίδης, καὶ δῖος ὀδυσσεύς·
πάντες ἄρ' οἵ γ' ἔθελον πολεμίζειν ἕκτορι δίῳ
τοῖσι δ' αὖτις μετέειπε γερήνιος ἱππότα νέστωρ·
Κλήρῳ νῦν πεπάλαχθε διαμπερὲς, ὅς κε λάχῃσιν·
οὗτος γὰρ δὴ ὀνήσει ἐϋκνήμιδας ἀχαιούς
καί δ' αὐτὸς ὃν θυμὸν ὀνήσεται, αἴ κε φύγῃσι

ἔρριγ' ἀντιβολῆσαι, ὅπερ σέο πολλὸν ἀμείνων.
ἀλλὰ σὺ μὲν, ἵζευ ἰὼν μετὰ ἔθνος ἑταίρων.
τούτῳ δὲ πρόμον ἄλλον ἀναστήσουσιν ἀχαιοί.
εἴπερ ἀδειής τ' ἐστὶ, καὶ εἰ μόθου ἔστ' ἀκόρητος,
φημί μιν ἀσπασίως γόνυ κάμψειν. αἴ κε φύγῃσι
δηΐου ἐκ πολέμοιο, καὶ αἰνῆς δηϊοτῆτος.
Ὣς εἰπὼν, παρέπεισεν ἀδελφειοῦ φρένας ἥρως
αἴσιμα παρειπών. ὁ δ' ἐπείθετο, τοῦ μὲν ἔπειτα
γηθόσυνοι θεράποντες ἀπ' ὤμων τεύχε' ἕλοντο.
νέστωρ δ' ἀργείοισιν ἀνίστατο, καὶ μετέειπεν.
ὢ πόποι. ἦ μέγα πένθος ἀχαιΐδα γαῖαν ἱκάνει.
ἦ κε μέγ' οἰμώξειε γέρων ἱππηλάτα πηλεύς,
ἐσθλὸς μυρμιδόνων βουληφόρος, ἠδ' ἀγορητής,
ὅς ποτέ μ' εἰρόμενος, μέγ' ἐγήθεεν ᾧ ἐνὶ οἴκῳ
πάντων ἀργείων ἐρέων γενεήν τε τόκον τε.
τοὺς, νῦν εἰ πτώσσοντας ὑφ' ἕκτορι πάντας ἀκούσαι,
πολλά κεν ἀθανάτοισι φίλας ἀνὰ χεῖρας ἀείραι,
θυμὸν ἀπὸ μελέων δῦναι δόμον ἄϊδος εἴσω.
αἲ γὰρ ζεῦ τε πάτερ, καὶ ἀθηναίη. καὶ ἄπολλον,
ἡβῷμ' ὡς ὅτ' ἐπ' ὠκυρόῳ κελάδοντι μάχοντο
ἀγρόμενοι πύλιοί τε καὶ ἀρκάδες ἐγχεσίμωροι,
φειᾶς πὰρ τείχεσσιν, ἰαρδάνου ἀμφὶ ῥέεθρα.
τοῖσι δ' ἐρευθαλίων πρόμος ἵστατο ἰσόθεος φώς.
τεύχε' ἔχων ὤμοισιν ἀρηϊθόοιο ἄνακτος,
δίου ἀρηϊθόου, τὸν ἐπίκλησιν κορυνήτην
ἄνδρες κίκλησκον, καλλίζωνοί τε γυναῖκες,
οὕνεκ' ἄρ' οὐ τόξοισι μαχέσκετο, δουρί τε μακρῷ,
ἀλλὰ σιδηρείῃ κορύνῃ ῥήγνυσκε φάλαγγας.
τὸν λυκόοργος ἔπεφνε δόλῳ, οὔ τι κράτεΐ γε,
στεινωπῷ ἐν ὁδῷ, ὅθ' ἄρ' οὐ κορύνη οἱ ὄλεθρον

χραῖσμε

τὸν δὲ νέκυν ἐπὶ νῆας ἐϋσσέλμους ἀποδώσω,
ὄφρά ἑ ταρχύσωσι καρηκομόωντες ἀχαιοί.
σῆμά τέ οἱ χεύσωσιν ἐπὶ πλατεῖ ἑλλησπόντῳ,
καί ποτέ τις εἴπῃσι καὶ ὀψιγόνων ἀνθρώπων
νηῒ πολυκλήϊδι πλέων ἐπὶ οἴνοπα πόντον,
ἀνδρὸς μὲν τόδε σῆμα πάλαι κατατεθνηῶτος,
ὅν ποτ' ἀριστεύοντα κατέκτανε φαίδιμος ἕκτωρ,
ὥς ποτέ τις ἐρέει, τὸ δ' ἐμὸν κλέος οὔ ποτ' ὀλεῖται.
Ὣς ἔφαθ'. οἳ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ,
αἴδεσθεν μὲν ἀνήνασθαι. δεῖσαν δ' ὑποδέχθαι.
ὀψὲ δὲ δὴ μενέλαος ἀνίστατο, καὶ μετέειπε
νείκει ὀνειδίζων, μέγα δὲ στεναχίζετο θυμῷ,
ὤ μοι ἀπειλητῆρες ἀχαιΐδες, οὐκέτ' ἀχαιοί,
ἦ μὲν δὴ λώβη τάδε γ' ἔσσεται αἰνόθεν αἰνῶς,
εἰ μή τις δαναῶν ἕκτορος ἀντίος εἶσιν,
ἀλλ' ὑμεῖς μὲν πάντες ὕδωρ, καὶ γαῖα γένοισθε,
ἥμενοι αὖθι ἕκαστοι ἀκήριοι, ἀκλεὲς αὔτως,
τῷδε δ' ἐγὼν αὐτὸς θωρίξομαι, αὐτὰρ ὕπερθεν
νίκης πείρατ' ἔχονται ἐν ἀθανάτοισι θεοῖσιν.
Ὣς ἄρα φωνήσας, κατεδύσετο τεύχεα καλά.
ἔνθα κέ τοι μενέλαε φάνη βιότοιο τελευτή
ἕκτορος ἐν παλάμῃσιν, ἐπεὶ πολὺ φέρτερος ἦεν,
εἰ μὴ ἀναΐξαντες ἕλον βασιλῆες ἀχαιῶν,
αὐτός τ' ἀτρείδης εὐρυκρείων ἀγαμέμνων,
δεξιτερῆς ἕλε χειρὸς ἔπος τ' ἔφατ', ἔκ τ' ὀνόμαζεν,
ἀφραίνεις μενέλαε διοτρεφὲς, οὐδέ τί σε χρὴ
ταύτης ἀφροσύνης, ἀνὰ δ' ἴσχεο κηδόμενός περ,
μηδ' ἔθελ' ἐξ ἔριδος σεῦ ἀμείνονι φωτὶ μάχεσθαι,
ἕκτορι πριαμίδῃ, τόν τε στυγέουσι καὶ ἄλλοι,
καὶ δ' ἀχιλεὺς τούτῳ γε μάχῃ ἔνι κυδιανείρῃ

Ὣς ἔφαθ', ἕκτωρ δ' αὖτ' ἐχάρη μέγα, μῦθον ἀκούσας,
καί ῥ' ἐς μέσον ἰὼν τρώων, ἀνέεργε φάλαγγας
μέσσου δουρὸς ἑλών. τοὶ δ' ἱδρύνθησαν ἅπαντες
κὰδ δ' ἀγαμέμνων εἷσεν ἐϋκνήμιδας ἀχαιούς.
κὰδ δ' ἄρ ἀθηναίη τε, καὶ ἀργυρότοξος ἀπόλλων
ἑζέσθην. ὄρνισιν ἐοικότες αἰγυπιοῖσι,
φηγῷ ἐφ' ὑψηλῇ πατρὸς διὸς αἰγιόχοιο,
ἀνδράσι τερπόμενοι. τῶν δὲ στίχες εἵατο πυκναί,
ἀσπίσι, καὶ κορύθεσσι, καὶ ἔγχεσι πεφρικυῖαι
οἵη δὲ ζεφύροιο ἐχεύατο πόντον ἔπι φρίξ,
ὀρνυμένοιο νέον μελάνει δέ τε πόντος ὑπ' αὐτῆς,
τοῖαι ἄρα στίχες εἵατ' ἀχαιῶν τε, τρώων τε
ἐν πεδίῳ. ἕκτωρ δὲ μετ' ἀμφοτέροισιν ἔειπεν.
Κέκλυτέ μευ τρῶες, καὶ ἐϋκνήμιδες ἀχαιοί,
ὄφρ' εἴπω τά με θυμὸς ἐνὶ στήθεσι κελεύει.
ὅρκια μὲν κρονίδης ὑψίζυγος οὐκ ἐτέλεσσεν,
ἀλλὰ κακὰ φρονέων τεκμαίρεται ἀμφοτέροισιν,
εἰσόκεν ἢ ὑμεῖς τροίην εὔπυργον ἕλητε,
ἢ αὐτοὶ παρὰ νηυσὶ δαμείετε ποντοπόροισιν,
ὑμῖν μὲν γὰρ ἔασιν ἀριστῆες παναχαιῶν,
τῶν, νῦν ὅντινα θυμὸς ἐμοὶ μαχέσασθαι ἀνώγει
δεῦρ' ἴτω ἐκ πάντων πρόμος ἔμμεναι ἕκτορι δίῳ
ὧδε δὲ μυθέομαι, ζεὺς δ' ἄμμ' ἐπιμάρτυρος ἔστω,
εἰ μέν κεν ἐμὲ κεῖνος ἕλῃ ταναήκεϊ χαλκῷ,
τεύχεα συλήσας, φερέτω κοίλας ἐπὶ νῆας,
σῶμα δὲ οἴκαδ' ἐμὸν δόμεναι πάλιν, ὄφρα πυρός με
τρῶες, καὶ τρώων ἄλοχοι λελάχωσι θανόντα,
εἰ δέ κ' ἐγὼ τὸν ἕλω, δώῃ δέ μοι εὖχος ἀπόλλων,
τεύχεα συλήσας, οἴσω προτὶ ἴλιον ἱρήν,
καὶ κρεμόω προτὶ νηὸν ἀπόλλωνος ἑκάτοιο.

τίπτε σὺ δ' αὖ μεμαυῖα διὸς θύγατερ μεγάλοιο,
ἦλθες ἀπ' οὐλύμποιο, μέγας δέ σε θυμὸς ἀνῆκεν;
ἦ ἵνα δὴ δαναοῖσι μάχης ἑτεραλκέα νίκην
δῷς; ἐπεὶ οὔ τοι τρῶας ἀπολλυμένους ἐλεαίρεις.
ἀλλ' εἴ μοί τι πίθοιο, τό κεν πολὺ κέρδιον εἴη.
νῦν μὲν παύσωμεν πόλεμον, καὶ δηϊοτῆτα
σήμερον. ὕστερον αὖτε μαχήσοντ', ἐς ὅ κε τέκμωρ
ἰλίου εὕρωσιν, ἐπεὶ ὡς φίλον ἔπλετο θυμῷ
ὑμῖν ἀθανάτῃσι διαπραθέειν τόδε ἄστυ.
Τὸν δ' αὖθις προσέειπε θεὰ γλαυκῶπις ἀθήνη.
ὧδ' ἔστω ἑκάεργε, τὰ γὰρ φρονέουσα καὶ αὐτὴ
ἦλθον ἀπ' οὐλύμποιο μετὰ τρῶας, καὶ ἀχαιούς.
ἀλλ' ἄγε πῶς μέμονας πόλεμον καταπαυσέμεν ἀνδρῶν;
Τὴν δ' αὖτε προσέειπεν ἄναξ διὸς υἱὸς ἀπόλλων.
ἕκτορος ὄρσωμεν κρατερὸν μένος ἱπποδάμοιο,
ἤν τινά που δαναῶν προκαλέσσεται οἰόθεν οἶος,
ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι,
οἱ δέ κ' ἀγασσάμενοι χαλκοκνήμιδες ἀχαιοὶ
οἶον ἐπόρσειαν πολεμίζειν ἕκτορα δῖον.
Ὣς ἔφατ'. οὐδ' ἀπίθησε θεὰ γλαυκῶπις ἀθήνη.
τῶν δ' ἕλενος πριάμοιο φίλος παῖς, σύνθετο θυμῷ
βουλήν. ἥ ῥα θεοῖσιν ἐφήνδανε μητιόωσι.
στῆ δὲ παρ' ἕκτορ' ἰὼν, καί μιν πρὸς μῦθον ἔειπεν.
ἕκτορ υἱὲ πριάμοιο, διὶ μῆτιν ἀτάλαντε,
ἦ ῥά νύ μοί τι πίθοιο. κασίγνητος δέ τοι εἰμί.
ἄλλους μὲν κάθισον τρῶας, καὶ πάντας ἀχαιούς.
αὐτὸς δὲ προκάλεσσαι ἀχαιῶν ὅστις ἄριστος,
ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι,
οὐ γάρ πώ τοι μοῖρα θανεῖν, καὶ πότμον ἐπισπεῖν.
ὣς γὰρ ἐγὼν ὄπ' ἄκουσα θεῶν αἰειγενετάων.

# ΙΛΙΑΔΟΣ. Η. ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Ἦτα δ' αἴας πολέμιζε μόνῳ μόνος ἕκτορι δίῳ.

Ὣς εἰπὼν, πυλέων ἐξέσσυτο
φαίδιμος ἕκτωρ,
τῷ δ' ἅμ' ἀλέξανδρος κί'
ἀδελφεός, ἐν δ' ἄρα θυμῷ
ἀμφότεροι μέμασαν πολεμίζειν, ἠδὲ μάχεσθαι.
ὡς δὲ θεὸς ναύτῃσιν ἐελδομένοισιν ἔδωκεν
οὖρον, ἐπὴν κεκάμωσιν ἐϋξέστῃσ' ἐλάτῃσι
πόντον ἐλαύνοντες καμάτῳ δ' ὑπὸ γυῖα λέλυνται.
ὣς ἄρα τὼ τρώεσσιν ἐελδομένοισι φανήτην.
ἔνθ' ἑλέτην ὃ μὲν, υἱὸν ἀρηϊθόοιο ἄνακτος
ἀρνῇ ναιετάοντα μενέσθιον, ὃν κορυνήτης
γείνατ' ἀρηΐθοος, καὶ φιλομέδουσα βοῶπις,
ἕκτωρ δ' ἠϊονῆα βάλ' ἔγχεϊ ὀξυόεντι
αὐχέν', ὑπὸ στεφάνης ἐϋχάλκου. λῦσε δὲ γυῖα.
γλαῦκος δ' ἱππολόχοιο πάϊς, λυκίων ἀγὸς ἀνδρῶν,
ἰφίνοον βάλε δουρὶ κατὰ κρατερὴν ὑσμίνην.
δεξιάδην ἵππων ἐπιάλμενον ὠκειάων,
ὦμον, ὃ δ' ἐξ ἵππων χαμάδις πέσε. λύντο δὲ γυῖα.
Τοὺς δ' ὡς οὖν ἐνόησε θεὰ γλαυκῶπις ἀθήνη,
ἀργείους ὀλέκοντας ἐνὶ κρατερῇ ὑσμίνῃ,
βῆ ῥα κατ' οὐλύμποιο καρήνων ἀΐξασα
ἴλιον εἰς ἱρήν. τῇ δ' ἀντίος ὤρνυτ' ἀπόλλων
περγάμου ἐκκατιδών. τρώεσσι δὲ βούλετο νίκην.
ἀλλήλοισι δὲ τώγε συναντέσθην παρὰ φηγῷ.
τὴν πρότερος προσέειπεν ἄναξ διὸς υἱὸς ἀπόλλων,

τίπτε

# ΥΠΟΘΕΣΙΣ ΤΗΣ. Η. ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Κτωρ σὺν ἀλεξάνδρῳ τῷ ἀδελφῷ κατελθὼν εἰς τὴν μάχην, ἐβοήθει τοῖς τρωσὶ κεκμηκόσιν ἤδη, καὶ συμβουλεύσαντος ἑλένου τοῦ ἀδελφοῦ μάντεως ὄντος, προσκαλεῖται αὐτὸς τίς αὐτῷ βούλοιτο τῶν ἑλλήνων μονομαχῆσαι. πολλῶν δὲ προαιρουμένων, αἴας ὁ τελαμώνιος κληρωθεὶς, συνιστᾶ, μαχομένους δὲ αὐτοὺς, κήρυκες καταπαύουσι. καὶ νὺξ διαλύει τὴν μάχην, καὶ οἱ μὲν ἀλλήλοις δῶρα διδόασιν. ἐπικηρυκευσαμένων δὲ τρώων περὶ νεκρῶν ἀναιρέσεως, τὰ αὐτὰ γίνεται παρ' ἀμφοτέροις τοῖς στρατοῖς, οἵ τε ἕλληνες τάφον πολυάνδριον κατασκευάζουσι, καὶ τεῖχος τοῦ ναυστάθμου, ἐφ' ᾧ ὁ ποσειδῶν ἠγανάκτησε. ζεύς τε αὐτοῖς διὰ νυκτὸς σημεῖα οὐκ αἴσια τῶν μελλόντων δείκνυσιν.

ἀλλ' ὅ γ' ἐπεὶ κατέδυ κλυτὰ τεύχεα ποικίλα χαλκῷ,
σεύατ' ἔπειτ' ἀνὰ ἄστυ ποσὶ κραιπνοῖσι πεποιθώς.
ὡς δ' ὅτε τις στατὸς ἵππος ἀκοστήσας ἐπὶ φάτνῃ
δεσμὸν ἀποῤῥήξας, θείει πεδίοιο κροαίνων,
εἰωθὼς λούεσθαι ἐϋῤῥεῖος ποταμοῖο,
κυδιόων, ὑψοῦ δὲ κάρη ἔχει, ἀμφὶ δὲ χαῖται
ὤμοις ἀΐσσονται, ὁ δ' ἀγλαΐηφι πεποιθώς.
ῥίμφά ἑ γοῦνα φέρει μετά τ' ἤθεα, καὶ νομὸν ἵππων,
ὣς υἱὸς πριάμοιο πάρις κατὰ περγάμου ἄκρης
τεύχεσι παμφαίνων, ὥς τ' ἠλέκτωρ ἐβεβήκει
καγχαλόων, ταχέες δὲ πόδες φέρον, αἶψα δ' ἔπειτα
ἕκτορα δῖον ἔτετμεν ἀδελφεὸν, εὖτ' ἄρ' ἔμελλε
στρέψεσθ' ἐκ χώρης, ὅθι ᾗ ὀάριζε γυναικί.
Τὸν πρότερος προσέειπεν ἀλέξανδρος θεοειδής
ἠθεῖ', ἦ μάλα δή σε καὶ ἐσσύμενον κατερύκω,
δηθύνων, οὐδ' ἦλθον ἐναίσιμον, ὡς ἐκέλευες.
τὸν δ' ἀπαμειβόμενος προσέφη κορυθαίολος ἕκτωρ
Δαιμόνι', οὐκ ἄν τις τοι ἀνὴρ, ὃς ἐναίσιμος εἴη,
ἔργον ἀτιμήσειε μάχης, ἐπεὶ ἄλκιμός ἐσσι,
ἀλλὰ ἑκὼν μεθιεῖς τε, καὶ οὐκ ἐθέλεις, τὸ δ' ἐμὸν κῆρ
ἄχνυται ἐν θυμῷ, ὅθ' ὑπὲρ σέθεν αἴσχε' ἀκούω
πρὸς τρώων, οἳ ἔχουσι πολὺν πόνον εἵνεκα σεῖο.
ἀλλ' ἴομεν, τὰ δ' ὄπισθεν ἀρεσσόμεθ', αἴ κε ποθι ζεὺς
δώῃ ἐπουρανίοισι θεοῖς αἰειγενέτῃσιν
κρητῆρα στήσασθαι ἐλεύθερον ἐν μεγάροισιν,
ἐκ τροίης ἐλάσαντες ἐϋκνήμιδας ἀχαιούς.

ΥΠΟΘΕΣΙΣ

αὐτὰρ ὅγ᾽ ὃν φίλον υἱὸν ἐπεὶ κύσε πῆλέ τε χερσὶν,
εἶπεν ἐπευξάμενος Διΐ τ᾽, ἄλλοισίν τε θεοῖσι·
Ζεῦ ἄλλοι τε θεοὶ, δότε δὴ καὶ τόνδε γενέσθαι
παῖδ᾽ ἐμὸν, ὡς καὶ ἐγώ περ, ἀριπρεπέα Τρώεσσιν,
ὧδε βίην τ᾽ ἀγαθὸν, καὶ Ἰλίου ἶφι ἀνάσσειν,
καί ποτέ τις εἴπησι πατρὸς δ᾽ ὅγε πολλὸν ἀμείνων,
ἐκ πολέμου ἀνιόντα· φέροι δ᾽ ἔναρα βροτόεντα,
κτείνας δήϊον ἄνδρα, χαρείη δὲ φρένα μήτηρ.
Ὣς εἰπὼν, ἀλόχοιο φίλης ἐν χερσὶν ἔθηκε
παῖδ᾽ ἑόν· ἡ δ᾽ ἄρα μιν κηώδει δέξατο κόλπῳ,
δακρυόεν γελάσασα· πόσις δ᾽ ἐλέησε νοήσας·
χειρί τέ μιν κατέρεξεν, ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζε,
Δαιμονίη, μή μοί τι λίην ἀκαχίζεο θυμῷ·
οὐ γάρ τίς μ᾽ ὑπὲρ αἶσαν ἀνὴρ ἄϊδι προϊάψει.
„ μοῖραν δ᾽ οὔτινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν,
„ οὐ κακὸν, οὐδὲ μὲν ἐσθλὸν, ἐπὴν τὰ πρῶτα γένηται.
ἀλλ᾽ εἰς οἶκον ἰοῦσα, τὰ σαυτῆς ἔργα κόμιζε,
ἱστόν τ᾽, ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε
ἔργον ἐποίχεσθαι· πόλεμος δ᾽ ἄνδρεσσι μελήσει
πᾶσιν, ἐμοὶ δὲ μάλιστα, τοὶ Ἰλίῳ ἐγγεγάασιν.
Ὣς ἄρα φωνήσας, κόρυθ᾽ εἵλετο φαίδιμος Ἕκτωρ
ἵππουριν· ἄλοχος δὲ φίλη οἶκόνδε βεβήκει
ἐντροπαλιζομένη, θαλερὸν κατὰ δάκρυ χέουσα.
αἶψα δ᾽ ἔπειθ᾽ ἵκανε δόμους εὖ ναιετάοντας,
Ἕκτορος ἀνδροφόνοιο· κιχήσατο δ᾽ ἔνδοθι πολλὰς
ἀμφιπόλους· τῇσιν δὲ γόον πάσῃσιν ἐνῶρσεν.
αἱ μὲν ἔτι ζωὸν γόον Ἕκτορα ᾧ ἐνὶ οἴκῳ·
οὐ γάρ μιν ἔτ᾽ ἔφαντο ὑπότροπον ἐκ πολέμοιο
ἵξεσθαι, προφυγόντα μένος, καὶ χεῖρας Ἀχαιῶν.
οὐδὲ Πάρις δήθυνεν ἐν ὑψηλοῖσι δόμοισιν.

οὐδέ με θυμὸς ἄνωγεν, ἐπεὶ μάθον ἔμμεναι ἐσθλὸς
αἰεί, καὶ πρώτοισι μετὰ τρώεσσι μάχεσθαι.
ἀρνύμενος πατρός τε μέγα κλέος, ἠδ' ἐμὸν αὐτοῦ.
εὖ μὲν γὰρ τόδε οἶδα κατὰ φρένα, καὶ κατὰ θυμόν,
ἔσσεται ἦμαρ, ὅτ' ἄν ποτ' ὀλώλῃ ἴλιος ἱρή,
καὶ πρίαμος, καὶ λαὸς ἐϋμμελίω πριάμοιο.
ἀλλ' οὔ μοι τρώων τόσσον μέλει ἄλγος ὀπίσσω,
οὔτ' αὐτῆς ἑκάβης, οὔτε πριάμοιο ἄνακτος,
οὔτε κασιγνήτων, οἵ κεν πολέες τε, καὶ ἐσθλοί,
ἐν κονίῃσι πέσοιεν ὑπ' ἀνδράσι δυσμενέεσσιν,
ὅσσον σεῖ', ὅτε κέν τις ἀχαιῶν χαλκοχιτώνων
δακρυόεσσαν ἄγηται ἐλεύθερον ἦμαρ ἀπούρας·
καί κεν ἐν ἄργει ἐοῦσα πρὸς ἄλλης ἱστὸν ὑφαίνοις·
καί κεν ὕδωρ φορέοις μεσσηΐδος, ἢ ὑπερείης
πόλλ' ἀεκαζομένη· κρατερὴ δ' ἐπικείσετ' ἀνάγκη·
καί ποτέ τις εἴπῃσιν ἰδὼν κατὰ δάκρυ χέουσαν·
ἕκτορος ἥδε γυνή, ὃς ἀριστεύεσκε μάχεσθαι
τρώων ἱπποδάμων, ὅτε ἴλιον ἀμφὶ μάχοντο.
ὥς ποτέ τις ἐρέει, σοὶ δ' αὖ νέον ἔσσεται ἄλγος
χήτεϊ τοιοῦδ' ἀνδρὸς ἀμύνειν δούλιον ἦμαρ.
ἀλλά με τεθνειῶτα χυτὴ κατὰ γαῖα καλύπτοι,
πρίν δ' ἔτι σῆς τε βοῆς, σοῦ θ' ἑλκηθμοῖο πυθέσθαι.

Ὣς εἰπὼν, οὗ παιδὸς ὀρέξατο φαίδιμος ἕκτωρ·
ἂψ δ' ὁ πάϊς πρὸς κόλπον ἐϋζώνοιο τιθήνης
ἐκλίνθη ἰάχων, πατρὸς φίλου ὄψιν ἀτυχθείς,
ταρβήσας χαλκόν τε, ἰδὲ λόφον ἱππιοχαίτην
δεινὸν, ἀπ' ἀκροτάτης κόρυθος νεύοντα νοήσας·
ἐκ δ' ἐγέλασσε πατήρ τε φίλος, καὶ πότνια μήτηρ·
αὐτίκ' ἀπὸ κρατὸς κόρυθ' εἵλετο φαίδιμος ἕκτωρ·
καὶ τὴν μὲν κατέθηκεν ἐπὶ χθονὶ παμφανόωσαν·

αὐτὰρ

ἤτοι γὰρ πατέρ' ἁμὸν ἀπέκτανε δῖος ἀχιλλεὺς,
ἐκ δὲ πόλιν πέρσεν κιλίκων εὖ ναιετάουσαν,
θήβην ὑψίπυλον, κατὰ δ' ἔκτανεν ἠετίωνα,
οὐδέ μιν ἐξενάριξε, σεβάσσατο γὰρ τό γε θυμῷ,
ἀλλ' ἄρα μιν κατέκηε σὺν ἔντεσι δαιδαλέοισιν,
ἠδ' ἐπὶ σῆμ' ἔχεεν περὶ δὲ πτελέας ἐφύτευσαν
νύμφαι ὀρεστιάδες κοῦραι διὸς αἰγιόχοιο,
οἳ δέ μοι ἑπτὰ κασίγνητοι ἔσαν ἐν μεγάροισιν,
οἱ μὲν, πάντες ἰῷ κίον ἤματι ἄϊδος εἴσω·
πάντας γὰρ κατέπεφνε ποδάρκης δῖος ἀχιλλεὺς,
βουσὶν ἐπ' εἰλιπόδεσσι, καὶ ἀργεννῇς ὀΐεσσι,
μητέρα δ' ἣ βασίλευεν ὑποπλάκῳ ὑληέσσῃ,
τὴν ἐπεὶ ἂρ δεῦρ' ἤγαγ' ἅμ' ἄλλοισι κτεάτεσσιν,
ἂψ ὅ γε τὴν, ἀπέλυσε, λαβὼν ἀπερείσι' ἄποινα·
πατρὸς δ' ἐν μεγάροισι βάλ' ἄρτεμις ἰοχέαιρα·
ἕκτορ, ἀτὰρ σύ μοι ἐσσὶ πατὴρ, καὶ πότνια μήτηρ,
ἠδὲ κασίγνητος, σὺ δέ μοι θαλερὸς παρακοίτης·
ἀλλ' ἄγε νῦν ἐλέαιρε, καὶ αὐτοῦ μίμν' ἐπὶ πύργῳ,
μὴ παῖδ' ὀρφανικὸν θήῃς, χήρην τε γυναῖκα·
λαὸν δὲ στῆσον παρ' ἐρινεὸν, ἔνθα μάλιστα
ἀμβατός ἐστι πόλις, καὶ ἐπίδρομον ἔπλετο τεῖχος·
τρὶς γὰρ τῇ γ' ἐλθόντες ἐπειρήσανθ' οἱ ἄριστοι,
ἀμφ' αἴαντε δύω, καὶ ἀγακλυτὸν ἰδομενῆα,
ἠδ' ἀμφ' ἀτρεΐδας, καὶ τυδέος ἄλκιμον υἱὸν
ἤ πού τίς σφιν ἔνισπε θεοπροπίων εὖ εἰδώς,
ἤ νυ καὶ αὐτῶν θυμὸς ἐποτρύνει, καὶ ἀνώγει,
Τὴν δ' αὖτε προσέειπε μέγας κορυθαίολος ἕκτωρ·
ἦ καὶ ἐμοὶ τάδε πάντα μέλει γύναι, ἀλλὰ μάλ' αἰνῶς
αἰδέομαι τρῶας, καὶ τρῳάδας ἑλκεσιπέπλους,
αἴ κε κακὸς ὣς νόσφιν ἀλυσκάζω πολέμοιο·

ἀλλ' ἄγε νῦν εἴσελθε, καὶ ἕζεο τῷδ' ἐπὶ δίφρῳ
δᾶερ, ἐπεί σε μάλιστα πόνος φρένας ἀμφιβέβηκεν,
εἵνεκ' ἐμεῖο κυνὸς, καὶ ἀλεξάνδρου ἕνεκ' ἄτης.
οἷσιν ἐπὶ ζεὺς θῆκε κακὸν μόρον, ὡς καὶ ὀπίσω
ἀνθρώποισι πελώμεθ' ἀοίδιμοι ἐσομένοισι.
Τὴν δ' ἠμείβετ' ἔπειτα μέγας κορυθαίολος ἕκτωρ
μή με κάθιζ' ἑλένη φιλέουσά περ· οὐδέ με πείσεις.
ἤδη γάρ μοι θυμὸς ἐπέσυται ὄφρ' ἐπαμύνω
τρώεσ', οἳ μέγ' ἐμεῖο ποθὴν ἀπεόντος ἔχουσιν.
ἀλλὰ σύγ' ὄρνυθι τοῦτον, ἐπειγέσθω δὲ καὶ αὐτὸς,
ὥς κεν ἔνδοθεν πόλιος καταμάρψῃ ἐόντα.
καὶ γὰρ ἐγὼν οἶκονδ' ἐλεύσομαι, ὄφρ' ἂν ἴδωμαι
οἰκῆας, ἄλοχόν τε φίλην, καὶ νήπιον υἱόν.
οὐ γάρ τ' οἶδ' εἰ ἔτι σφιν ὑπότροπος ἵξομαι αὖτις,
ἦ ἤδη μ' ὑπὸ χερσὶ θεοὶ δαμόωσιν ἀχαιῶν.
ὣς ἄρα φωνήσας, ἀπέβη κορυθαίολος ἕκτωρ.
αἶψα δ' ἔπειθ' ἵκανε δόμους εὖ ναιετάοντας.
οὐδ' εὗρ' ἀνδρομάχην λευκώλενον ἐν μεγάροισιν,
ἀλλ' ἥ γε σὺν παιδὶ, καὶ ἀμφιπόλῳ ἐϋπέπλῳ
πύργῳ ἐφεστήκει γοόωσά τε μυρομένη τε.
ἕκτωρ δ' ὡς οὐκ ἔνδον ἀμύμονα τέτμεν ἄκοιτιν,
ἔστη ἐπ' οὐδὸν ἰὼν, μετὰ δὲ δμωῇσιν ἔειπεν.
εἰ δ' ἄγε μοι δμωαὶ νημερτέα μυθήσασθε.
πῆ ἔβη ἀνδρομάχη λευκώλενος ἐκ μεγάροιο,
ἠέ πῃ ἐς γαλόων ἢ εἰνατέρων ἐϋπέπλων,
ἦ ἐς ἀθηναίης ἐξοίχεται, ἔνθα περ ἄλλαι
τρωαὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται.
Τὸν δ' αὖ ὀτρηρὴ ταμίη πρὸς μῦθον ἔειπεν.
ἕκτορ, ἐπεὶ μάλ' ἄνωγας ἀληθέα μυθήσασθαι
οὔτε πῃ ἐς γαλόων, οὔτ' εἰνατέρων ἐϋπέπλων

ἧστο· καὶ ἀμφιπόλοισι περικλυτὰ ἔργα κέλευε.
Τὸν δ' ἕκτωρ νείκεσσεν ἰδὼν αἰσχροῖς ἐπέεσσι·
δαιμόνι', οὐ μὲν καλὰ χόλον τόνδ' ἔνθεο θυμῷ.
λαοὶ μὲν φθινύθουσι, περὶ πτόλιν, αἰπύ τε τεῖχος
μαρνάμενοι· σέο δ' εἵνεκ' ἀϋτή τε, πτόλεμός τε,
ἄστυ τόδ' ἀμφιδέδηε, σὺ δ' ἂν μαχέσαιο, καὶ ἄλλῳ,
εἴ τινά που μεθιέντα ἴδοις στυγεροῦ πολέμοιο.
ἀλλ' ἄνα· μὴ τάχα ἄστυ πυρὸς δηΐοιο θέρηται.
Τὸν δ' αὖτε προσέειπεν ἀλέξανδρος θεοειδής.
ἕκτορ, ἐπεί με κατ' αἶσαν ἐνείκεσας, οὐδ' ὑπὲρ αἶσαν,
τοὔνεκά τοι ἐρέω, σὺ δὲ σύνθεο, καί μευ ἄκουσον.
οὔ τοι ἐγὼ τρώων τόσσον χόλῳ, οὐδὲ νεμέσσι
ἥμην ἐν θαλάμῳ, ἔθελον δ' ἄχεϊ προτραπέσθαι.
νῦν δέ με παρειποῦσ' ἄλοχος μαλακοῖς ἐπέεσσιν
ὅρμησ' ἐς πόλεμον· δοκέει δέ μοι ὧδε, καὶ αὐτῷ
λώϊον ἔσσεσθαι· νίκη δ' ἐπαμείβεται ἄνδρας.
ἀλλ' ἄγε νῦν ἐπίμεινον ἀρήϊα τεύχεα δύω,
ἢ ἴθ'· ἐγὼ, δὲ μέτειμι· κιχήσεσθαι δέ σ' ὀΐω.
Ὣς φάτο, τὸν δ' οὔ τι προσέφη κορυθαίολος ἕκτωρ.
τὸν δ' ἑλένη μύθοισι προσηύδα μειλιχίοισι.
δᾶερ ἐμεῖο κυνὸς κακομηχάνου ὀκρυοέσσης,
ὥς μ' ὄφελ' ἤματι τῷ, ὅτε με πρῶτον τέκε μήτηρ,
οἴχεσθαι, προφέρουσα κακὴ ἀνέμοιο θύελλα
εἰς ὄρος, ἢ εἰς κῦμα πολυφλοίσβοιο θαλάσσης,
ἔνθά με κῦμα ἀπόερσε πάρος τάδε ἔργα γενέσθαι.
αὐτὰρ ἐπεὶ τάδε γ' ὧδε θεοὶ κακὰ τεκμήραντο,
ἀνδρὸς ἔπειτ' ὤφελλον ἀμείνονος εἶναι ἄκοιτις,
ὃς ᾔδη νέμεσίν τε, καὶ αἴσχεα πόλλ' ἀνθρώπων.
τούτῳ δ' οὔτ' ἂρ νῦν φρένες ἔμπεδοι, οὔτ' ἂρ ὀπίσσω
ἔσσονται. τῷ καί μιν ἐπαυρήσεσθαι ὀΐω.

ἀλλ' ἄγε

ὃς κάλλιστος ἔην ποικίλμασιν, ἠδὲ μέγιστος·
ἀστὴρ δ' ὣς ἀπέλαμπεν· ἔκειτο δὲ νείατος ἄλλων.
βῆ δ' ἰέναι πολλαὶ δὲ μετεσεύοντο γεραιαί.
αἱ δ' ὅτε νηὸν ἵκανον Ἀθήνης ἐν πόλει ἄκρῃ,
τῇσι θύρας ὤϊξε Θεανὼ καλλιπάρῃος,
Κισσηΐς, ἄλοχος Ἀντήνορος ἱπποδάμοιο·
τὴν γὰρ Τρῶες ἔθηκαν Ἀθηναίης ἱέρειαν·
αἱ δ' ὀλολυγῇ πᾶσαι Ἀθήνῃ χεῖρας ἀνέσχον·
ἡ δ' ἄρα πέπλον ἑλοῦσα Θεανὼ καλλιπάρῃος
θῆκεν Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο·
εὐχομένη δ', ἠρᾶτο Διὸς κούρῃ μεγάλοιο,
πότνι' Ἀθηναίη ἐρυσίπτολι δῖα θεάων,
ἆξον δὴ ἔγχος Διομήδεος, ἠδὲ καὶ αὐτὸν
πρηνέα δὸς πεσέειν Σκαιῶν προπάροιθε πυλάων,
ὄφρα τοι αὐτίκα νῦν δυοκαίδεκα βοῦς ἐνὶ νηῷ,
ἤνις ἠκέστας ἱερεύσομεν, αἴ κ' ἐλεήσῃς
ἄστυ τε, καὶ Τρώων ἀλόχους, καὶ νήπια τέκνα.
Ὣς ἔφατ' εὐχομένη· ἀνένευε δὲ Παλλὰς Ἀθήνη.
ὣς αἱ μέν ῥ' εὔχοντο Διὸς κούρῃ μεγάλοιο.
Ἕκτωρ δὲ πρὸς δώματ' Ἀλεξάνδροιο βεβήκει
καλά· τά ῥ' αὐτὸς ἔτευξε σὺν ἀνδράσιν, οἳ τότ' ἄριστοι
ἦσαν ἐνὶ Τροίῃ ἐριβώλακι τέκτονες ἄνδρες,
οἵ οἱ ἐποίησαν θάλαμον, καὶ δῶμα, καὶ αὐλὴν·
ἐγγύθι τε Πριάμοιο, καὶ Ἕκτορος ἐν πόλει ἄκρῃ.
ἔνθ' Ἕκτωρ εἰσῆλθε Διῒ φίλος· ἐν δ' ἄρα χειρὶ
ἔγχος ἔχεν δεκάπηχυ· πάροιθε δὲ λάμπετο δουρὸς
αἰχμὴ χαλκείη· περὶ δὲ χρύσεος θέε πόρκης.
τὸν δ' εὗρ' ἐν θαλάμῳ περικαλλέα τεύχε' ἕποντα,
ἀσπίδα, καὶ θώρηκα, καὶ ἀγκύλα τόξ' ἁφόωντα.
Ἀργείη δ' Ἑλένη μετ' ἄρα δμῳῇσι γυναιξὶν

μή μοι οἶνον ἄειρε μελίφρονα πότνια μῆτερ,
μή μ' ἀπογυιώσῃς, μένεος δ', ἀλκῆς τε λάθωμαι·
χερσὶ δ' ἀνίπτοισι διῒ λείβειν αἴθοπα οἶνον,
ἅζομαι· οὐδέ πῃ ἐστὶ κελαινεφέϊ κρονίωνι
αἵματι, καὶ λύθρῳ πεπαλαγμένον εὐχετάασθαι.
ἀλλὰ σὺ μὲν πρὸς νηὸν ἀθηναίης ἀγελείης
ἔρχεο σὺν θυέεσσιν, ἀολλίσσασα γεραιάς.
πέπλος δ', ὅστις τοι χαριέστατος, ἠδὲ μέγιστος
ἔστιν ἐνὶ μεγάρῳ, καί τοι πολὺ φίλτατος αὐτῇ,
τὸν, θὲς ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,
καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς ἐνὶ νηῷ,
ἤνις ἠκέστας ἱερευσέμεν, αἴ κ' ἐλεήσῃ
ἄστυ τε καὶ τρώων ἀλόχους, καὶ νήπια τέκνα,
αἴ κεν τυδέος υἱὸν ἀπόσχῃ ἰλίου ἱρῆς,
ἄγριον αἰχμητήν, κρατερὸν μήστωρα φόβοιο.
ἀλλὰ σὺ μὲν πρὸς νηὸν ἀθηναίης ἀγελείης
ἔρχευ. ἐγὼ δὲ πάριν μετελεύσομαι, ὄφρα καλέσσω,
αἴ κ' ἐθέλησ' εἰπόντος ἀκουέμεν. ὥς κέν οἱ αὖθι
γαῖα χάνοι. μέγα γάρ μιν ὀλύμπιος ἔτρεφε πῆμα,
τρωσί τε, καὶ πριάμῳ μεγαλήτορι, τοῖό τε παισίν.
ἐκεῖνόν γε ἴδοιμι κατελθόντ' ἄϊδος εἴσω,
φαίην κεν φρέν' ἀτέρπου ὀϊζύος ἐκλελαθέσθαι.
Ὣς ἔφαθ'. ἡ δὲ, μολοῦσα ποτὶ μέγαρ' ἀμφιπόλοισι
κέκλετο. ταὶ δ' ἄρ' ἀόλλισσαν κατὰ ἄστυ γεραιάς.
αὐτὴ δ' ἐς θάλαμον κατεβήσατο κηώεντα.
ἔνθ' ἔσαν οἱ πέπλοι παμποίκιλοι, ἔργα γυναικῶν
σιδονίων, τὰς αὐτὸς ἀλέξανδρος θεοειδὴς
ἤγαγε σιδονίηθεν ἐπιπλὼς εὐρέα πόντον,
τὴν ὁδὸν, ἣν ἑλένην περ ἀνήγαγεν εὐπατέρειαν.
τῶν ἕν' ἀειραμένη ἑκάβη, φέρε δῶρον ἀθήνῃ,

ὃς κάλλι

ἔνθ' αὖτε γλαύκῳ κρονίδης φρένας ἐξέλετο ζεύς,
ὃς πρὸς τυδείδην διομήδεα τεύχε' ἄμειβε.
χρύσεα χαλκείων ἑκατόμβοι' ἐννεαβοίων.
ἕκτωρ δ' ὡς σκαιάς τε πύλας, καὶ φηγὸν ἵκανεν,
ἀμφ' ἄρα μιν τρώων ἄλοχοι θέον, ἠδὲ θύγατρες
εἰρόμεναι παῖδάς τε, κασιγνήτους τε, ἔτας τε,
καὶ πόσιας. ὁ δ' ἔπειτα θεοῖς εὔχεσθαι ἀνώγει
πάσας ἑξείης. πολλῇσι δὲ κήδε' ἐφῆπτο.
ἀλλ' ὅτε δὴ πριάμοιο δόμον περικαλλέ' ἵκανε,
ξεστῇσ' αἰθούσῃσι τετυγμένον, αὐτὰρ ἐν αὐτῷ
πεντήκοντ' ἔνεσαν θάλαμοι ξεστοῖο λίθοιο,
πλησίον ἀλλήλων δεδμημένοι, ἔνθα δὲ παῖδες
κοιμῶντο πριάμοιο παρὰ μνηστῇς ἀλόχοισι.
κουράων δ' ἑτέρωθεν ἐναντίοι ἔνδοθεν αὐλῆς,
δώδεκ' ἔσαν τέγεοι θάλαμοι ξεστοῖο λίθοιο,
πλησίοι ἀλλήλων δεδμημένοι. ἔνθα δὲ γαμβροὶ
κοιμῶντο πριάμοιο παρ' αἰδοίῃς ἀλόχοισιν.
ἔνθά οἱ ἠπιόδωρος ἐναντίη ἤλυθε μήτηρ,
λαοδίκην ἐσάγουσα θυγατρῶν εἶδος ἀρίστην.
ἔν τ' ἄρα οἱ φῦ χειρί, ἔπος τ' ἔφατ', ἔκ τ' ὀνόμαζε.
Τέκνον, τίπτε λιπὼν πόλεμον θρασὺν εἰλήλουθας;
ἦ μάλα δὴ τείρουσι δυσώνυμοι υἷες ἀχαιῶν
μαρνάμενοι περὶ ἄστυ· σὲ δ' ἐνθάδε θυμὸς ἀνῆκεν,
ἐλθόντ' ἐξ ἄκρης πόλιος διὶ χεῖρας ἀνασχεῖν.
ἀλλὰ μέν' ὄφρα κέ τοι μελιηδέα οἶνον ἐνείκω,
ὡς σπείσῃς διὶ πατρί, καὶ ἄλλοις ἀθανάτοισι
πρῶτον. ἔπειτα δὲ κ' αὐτὸς ὀνήσεαι, αἴ κε πίῃσθα.
,, ἀνδρὶ δὲ κεκμηῶτι μένος μέγα οἶνος ἀέξει.
ὡς τύνη κέκμηκας ἀμύνων σοῖσιν ἔτῃσι.
Τὸν δ' ἠμείβετ' ἔπειτα μέγας κορυθαίολος ἕκτωρ.

μαρνάμενον σολύμοισι κατέκτανε κυδαλίμοισι.
τὴν δὲ χολωσαμένη χρυσήνιος ἄρτεμις ἔκτα.
ἱππόλοχος δέ μ' ἔτικτε, καὶ ἐκ τοῦ, φημὶ γενέσθαι.
πέμπε δέ μ' ἐς τροίην· καί μοι μάλα πόλλ' ἐπέτελλεν
αἰὲν ἀριστεύειν, καὶ ὑπείροχον ἔμμεναι ἄλλων,
μὴ δὲ γένος πατέρων αἰσχυνέμεν, οἳ μέγ' ἄριστοι
ἔν τ' ἐφύρῃ ἐγένοντο, καὶ ἐν λυκίῃ εὐρείῃ.
ταύτης τοι γενεῆς τε, καὶ αἵματος εὔχομαι εἶναι.
Ὣς φάτο· γήθησεν δὲ βοὴν ἀγαθὸς διομήδης.
ἔγχος μὲν κατέπηξεν ἐπὶ χθονὶ πουλυβοτείρῃ.
αὐτὰρ ὁ μειλιχίοισι προσηύδα ποιμένα λαῶν.
ἦ ῥά νύ μοι ξεῖνος πατρώϊός ἐσσι παλαιός.
οἰνεὺς γάρ ποτε δῖος ἀμύμονα βελλεροφόντην
ξείνισ' ἐνὶ μεγάροισιν, ἐείκοσιν ἤματ' ἐρύξας.
οἱ δὲ, καὶ ἀλλήλοισι πόρον ξεινήϊα καλά
οἰνεὺς μὲν ζωστῆρα δίδου φοίνικι φαεινὸν,
βελλεροφόντης δὲ χρύσεον δέπας ἀμφικύπελλον.
καί μιν ἐγὼ κατέλειπον ἰὼν ἐν δώμασ' ἐμοῖσι.
τυδέα δ' οὐ μέμνημαι, ἐπεί μ' ἔτι τυτθὸν ἐόντα
κάλλιφ', ὅτ' ἐν θήβῃσιν ἀπώλετο λαὸς ἀχαιῶν.
τῷ νῦν σοὶ μὲν ἐγὼ ξεῖνος φίλος ἄργεϊ μέσσῳ
εἰμί· σὺ δ' ἐν λυκίῃ, ὅτε κεν τῶν δῆμον ἵκωμαι,
ἔγχεα δ' ἀλλήλων ἀλεώμεθα, καὶ δι' ὁμίλου.
πολλοὶ μὲν γὰρ ἐμοὶ τρῶες, κλειτοί τ' ἐπίκουροι
κτείνειν, ὅν κε θεός γε πόρῃ, καὶ ποσσὶ κιχείω.
πολλοὶ δ' αὖ σοι ἀχαιοὶ ἐναιρέμεν, ὅν κε δύνηαι.
τεύχεα δ' ἀλλήλοις ἐπαμείψομεν, ὄφρα καὶ οἵδε
γνῶσιν ὅτι ξεῖνοι πατρώϊοι εὐχόμεθ' εἶναι.
Ὣς ἄρα φωνήσαντε, καθ' ἵππων ἀΐξαντε,
Χεῖράς τ' ἀλλήλων λαβέτην, καὶ πιστώσαντο

ἔνθ' αὖτε

ἐννῆμαρ ξείνισσε· καὶ ἐννέα βοῦς ἱέρευσεν·
ἀλλ' ὅτε δὴ δεκάτη ἐφάνη ῥοδοδάκτυλος ἠώς,
καὶ τότε μιν ἐρέεινε, καὶ ᾔτεε σῆμα ἰδέσθαι·
ὅττι ῥά οἱ γαμβροῖο παρὰ προίτοιο φέροιτο,
αὐτὰρ ἐπεὶ δὴ σῆμα κακὸν παρεδέξατο γαμβροῦ,
πρῶτον μὲν ῥα χίμαιραν ἀμαιμακέτην ἐκέλευσε
πεφνέμεν· ἡ δ' ἄρ' ἔην θεῖον γένος, οὐδ' ἀνθρώπων·
πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ χίμαιρα
δεινὸν ἀποπνείουσα πυρὸς μένος αἰθομένοιο.
καὶ τὴν μὲν κατέπεφνε, θεῶν τεράεσσι πιθήσας.
δεύτερον αὖ, σολύμοισι μαχέσσατο κυδαλίμοισι.
καρτίστην δὴ τήν γε μάχην φάτο δύμεναι ἀνδρῶν.
τὸ τρίτον, αὖ, κατέπεφνεν ἀμαζόνας ἀντιανείρας.
τῷ δ' ἄρ' ἀνερχομένῳ, πυκινὸν δόλον ἄλλον ὕφαινε·
κρίνας ἐκ λυκίης εὐρείης φῶτας ἀρίστους,
εἷσε λόχον· τοὶ δ' οὔτι πάλιν οἴκονδε νέοντο.
πάντας γὰρ κατέπεφνεν ἀμύμων βελλεροφόντης,
ἀλλ' ὅτε δὴ γίνωσκε θεοῦ γόνον ἠῢν ἐόντα,
αὐτοῦ μιν κατέρυκε· δίδου δ' ὅ γε θυγατέρα ἥν·
δῶκε δέ οἱ τιμῆς βασιληΐδος ἥμισυ πάσης.
καί μέν οἱ λύκιοι τέμενος τάμον ἔξοχον ἄλλων
καλὸν, φυταλιῆς, καὶ ἀρούρης, ὄφρα νέμοιτο.
ἡ δ' ἔτεκε τρία τέκνα δαΐφρονι βελλεροφόντῃ,
ἴσανδρόν τε, καὶ ἱππόλοχον, καὶ λαοδάμειαν.
λαοδαμείῃ μὲν, παρελέξατο μητίετα ζεύς.
ἡ δ' ἔτεκ' ἀντίθεον σαρπηδόνα χαλκοκορυστήν.
ἀλλ' ὅτε δὴ κἀκεῖνος ἀπήχθετο πᾶσι θεοῖσιν
ἤτοι ὁ, καππεδίον τὸ ἀλήϊον οἶος ἀλᾶτο,
ὃν θυμὸν κατέδων, πάτον ἀνθρώπων ἀλεείνων.
ἴσανδρον δέ οἱ υἱὸν ἄρης ἆτος πολέμοιο,

Τὸν δ' αὖθ' ἱππολόχοιο προσηύδα φαίδιμος υἱός·
τυδεΐδη μεγάθυμε, τίη γενεὴν ἐρεείνεις;
" οἵη περ φύλλων γενεὴ, τοίη δὲ καὶ ἀνδρῶν,
" φύλλα τὰ μέν τ' ἄνεμος χαμάδις χέει, ἄλλα δέ θ' ὕλη
" τηλεθόωσα φύει· ἔαρος δ' ἐπιγίνεται ὥρη,
" ὣς ἀνδρῶν γενεὴ, ἣ μὲν φύει· ἣ δ' ἀπολήγει.
εἰ δ' ἐθέλεις καὶ ταῦτα δαήμεναι. ὄφρ' ἐῢ εἰδῇς
ἡμετέρην γενεὴν, πολλοὶ δέ μιν ἄνδρες ἴσασιν,
Ἔστι πόλις ἐφύρη μυχῷ ἄργεος ἱπποβότοιο,
ἔνθα δὲ σίσυφος ἔσκεν, ὃ κέρδιστος γένετ' ἀνδρῶν,
σίσυφος αἰολίδης· ὃ δ' ἄρα γλαῦκον τέκεθ' υἱόν.
αὐτὰρ γλαῦκος ἔτικτεν ἀμύμονα βελλεροφόντην.
τῷ δὲ θεοὶ κάλλος τε, καὶ ἠνορέην ἐρατεινὴν
ὤπασαν· αὐτάρ οἱ προῖτος κακὰ μήσατο θυμῷ,
ὅς ῥ' ἐκ δήμου ἔλασσεν, ἐπεὶ πολὺ φέρτερος ἦεν
ἀργείων, ζεὺς γάρ οἱ ὑπὸ σκήπτρῳ ἐδάμασσε.
τῷ δὲ γυνὴ προίτου ἐπεμήνατο δῖ' ἄντεια
κρυπταδίῃ φιλότητι μιγήμεναι, ἀλλὰ τὸν οὔτι
πεῖθ' ἀγαθὰ φρονέοντα δαΐφρονα βελλεροφόντην.
ἣ δὲ ψευσαμένη, προῖτον βασιλῆα προσηύδα.
τεθναίης ὦ προῖτ'· ἢ κάκτανε βελλεροφόντην
ὅς μ' ἔθελεν φιλότητι μιγήμεναι οὐκ ἐθελούσῃ.
Ὣς φάτο, τὸν δ' ἄνακτα χόλος λάβεν, οἷον ἄκουσε·
κτεῖναι μέν ῥ' ἀλέεινε, σεβάσσατο γὰρ τόγε θυμῷ.
πέμπε δέ μιν λυκίηνδ' ἐπόρεν δ' ὅγε σήματα λυγρὰ,
γράψας ἐν πίνακι πτυκτῷ θυμοφθόρα πολλά.
δεῖξαι δ' ἠνώγει ᾧ πενθερῷ, ὄφρ' ἀπόλοιτο.
αὐτὰρ ὃ, βῆ λυκίην δὲ θεῶν ὑπ' ἀμύμονι πομπῇ.
ἀλλ' ὅτε δὴ λυκίην ἷξεν, ξάνθον τε ῥέοντα,
προφρονέως μιν τῖεν ἄναξ λυκίης εὐρείης.

εἴπω βουλευτῇσι, καὶ ἡμετέρῃς ἀλόχοισι
δαίμοσιν ἀρήσασθαι, ὑποσχέσθαι δ' ἑκατόμβας.
Ὣς ἄρα φωνήσας, ἀπέβη κορυθαίολος ἕκτωρ
ἀμφὶ δέ μιν σφυρὰ τύπτε, καὶ αὐχένα δέρμα κελαινόν,
ἄντυξ, ἣ πυμάτη θέεν ἀσπίδος ὀμφαλοέσσης.
Γλαῦκος δ' ἱππολόχοιο πάϊς, καὶ τυδέος υἱὸς
ἐς μέσον ἀμφοτέρων συνίτην μεμαῶτε μάχεσθαι.
οἱ δ' ὅτε δὴ σχεδὸν ἦσαν ἐπ' ἀλλήλοισιν ἰόντες,
τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς διομήδης.
τίς δὲ σύ ἐσσι φέριστε καταθνητῶν ἀνθρώπων;
οὐ μὲν γάρ ποτ' ὄπωπα μάχῃ ἐνὶ κυδιανείρῃ
τὸ πρίν· ἀτὰρ μὲν νῦν γε πολὺ προβέβηκας ἁπάντων
σῷ θάρσει· ὅτ' ἐμὸν δολιχόσκιον ἔγχος ἔμεινας.
δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσιν
εἰ δέ τις ἀθανάτων γε κατ' οὐρανοῦ εἰλήλουθας
οὐκ ἂν ἔγωγε θεοῖσιν ἐπουρανίοισι μαχοίμην
οὐδὲ γὰρ οὐδὲ δρύαντος υἱὸς κρατερὸς λυκόοργος
δὴν ἦν. ὅς ῥα θεοῖσιν ἐπουρανίοισιν ἔριζεν.
ὅς ποτε μαινομένοιο διωνύσοιο τιθήνας
σεῦε κατ' ἠγάθεον νυσήϊον· αἱ δ' ἅμα πᾶσαι
θύσθλα χαμαὶ κατέχευαν ὑπ' ἀνδροφόνοιο λυκούργου,
θεινόμεναι βουπλῆγι· διώνυσος δὲ φοβηθεὶς,
δύσεθ' ἁλὸς κατὰ κῦμα· θέτις δ' ὑπεδέξατο κόλπῳ
δειδιότα· κρατερὸς γὰρ ἔχε τρόμος ἀνδρὸς ὁμοκλῇ.
τῷ μὲν ἔπειτ' ὀδύσαντο θεοὶ ῥεῖα ζώοντες,
καί μιν τυφλὸν ἔθηκε κρόνου παῖς· οὐδ' ἄρ' ἔτι δὴν
ἦν, ἐπεὶ ἀθανάτοισιν ἀπήχθετο πᾶσι θεοῖσιν.
οὐδ' ἂν ἐγὼ μακάρεσσι θεοῖς ἐθέλοιμι μάχεσθαι.
εἰ δέ τίς ἐσσι βροτῶν, οἳ ἀρούρης καρπὸν ἔδουσιν,
ἆσσον ἴθ', ὥς κεν θᾶσσον ὀλέθρου πείραθ' ἵκηαι.

ἡμεῖς μὲν δαναοῖσι μαχησόμεθ' αὖθι μένοντες,
καὶ μάλα τειρόμενοί περ· ἀναγκαίη γὰρ ἐπείγει.
ἕκτορ ἀτὰρ σὺ πόλιν δὲ μετέρχεο· εἰπὲ δ' ἔπειτα
μητέρι σῇ καὶ ἐμῇ. ἡ δὲ ξυνάγουσα γεραιὰς,
νηὸν ἀθηναίης γλαυκώπιδος ἐν πόλει ἄκρῃ
οἴξασα κληῗδι θύρας ἱεροῖο δόμοιο,
πέπλον ὅς οἱ δοκέει χαριέστατος ἠδὲ μέγιστος
εἶναι ἐνὶ μεγάρῳ, καί οἱ πολὺ φίλτατος αὐτῇ.
θεῖναι ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο.
καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς ἐνὶ νηῷ
ἤνις ἠκέστας ἱερευσέμεν. αἴ κ' ἐλεήσῃ
ἄστυ τε, καὶ τρώων ἀλόχους, καὶ νήπια τέκνα,
αἴ κεν τυδέος υἱὸν ἀπόσχῃ ἰλίου ἱρῆς,
ἄγριον αἰχμητήν, κρατερὸν μήστωρα φόβοιο,
ὃν δὴ ἐγὼ κάρτιστον ἀχαιῶν φημὶ γενέσθαι.
οὐδ' ἀχιλῆά ποθ' ὧδέ γ' ἐδείδιμεν ὄρχαμον ἀνδρῶν,
ὅν πέρ φασι θεᾶς ἐξ ἔμμεναι. ἀλλ' ὅδε λίην
μαίνεται οὐδέ τις οἱ δύναται μένος ἰσοφαρίζειν.
Ὣς ἔφαθ'. ἕκτωρ δ' οὔτι κασιγνήτῳ ἀπίθησεν.
αὐτίκα δ' ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε.
πάλλων δ' ὀξέα δοῦρα, κατὰ στρατὸν ᾤχετο πάντῃ,
ὀτρύνων μαχέσασθαι. ἔγειρε δὲ φύλοπιν αἰνήν.
οἱ δ' ἐλελίχθησαν, καὶ ἐναντίοι ἔσταν ἀχαιῶν.
ἀργεῖοι δ' ὑπεχώρησαν, λῆξαν δὲ φόνοιο.
φὰν δέ τιν' ἀθανάτων ἐξ οὐρανοῦ ἀστερόεντος
τρωσὶν ἀλεξήσοντα κατελθέμεν, ὡς ἐλέλιχθεν.
ἕκτωρ δὲ τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας.
Τρῶες ὑπέρθυμοι, τηλεκλειτοί τ' ἐπίκουροι,
ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς,
ὄφρ' ἂν ἐγὼ βείω προτὶ ἴλιον, ἠδὲ γέρουσιν

εἴπω βου-

αὐτίος ἦλθε θέων, καὶ ὁμοκλήσας, ἔπος ηὔδα.
Ὦ πέπον, ὦ μενέλαε, τί ἢ δὲ σὺ κήδεαι οὕτως
ἀνδρῶν; ἦ σοὶ ἄριστα πεποίηται κατὰ οἶκον
πρὸς τρώων, τῶν, μή τις ὑπεκφύγοι αἰπὺν ὄλεθρον,
χεῖράς θ᾽ ἡμετέρας, μηδ᾽ ὅντινα γαστέρι μήτηρ
κοῦρον ἐόντα φέροι, μηδ᾽ ὃς φύγοι, ἀλλ᾽ ἅμα πάντες
ἰλίου ἐξαπολοίατ᾽ ἀκήδεστοι, καὶ ἄφαντοι.
Ὣς εἰπὼν, ἔτρεψεν ἀδελφειοῦ φρένας ἥρως,
αἴσιμα παρειπὼν, ὃ δ᾽ ἀπὸ ἕθεν ὤσατο χειρὶ
ἥρω᾽ ἄδρηστον, τὸν δὲ κρείων ἀγαμέμνων
οὖτα κατὰ λαπάρην, ὃ δ᾽ ἀνετράπετ᾽. ἀτρείδης δὲ
λὰξ ἐν στήθεσι βὰς, ἐξέσπασε μείλινον ἔγχος.
νέστωρ δ᾽ ἀργείοισιν ἐκέκλετο μακρὸν ἀΰσας,
ὦ φίλοι ἥρωες δαναοὶ θεράποντες ἄρηος,
μή τις νῦν ἐνάρων ἐπιβαλλόμενος μετόπισθεν
μιμνέτω, ὥς κεν πλεῖστα φέρων ἐπὶ νῆας ἵκηται.
ἀλλ᾽ ἄνδρας κτείνωμεν, ἔπειτα δὲ καὶ τὰ ἕκηλοι,
νεκροὺς ἀμπεδίον συλήσετε τεθνειῶτας.
Ὣς εἰπὼν, ὤτρυνε μένος, καὶ θυμὸν ἑκάστου,
ἔνθα κεν αὖτε τρῶες ἀρηϊφίλων ὑπ᾽ ἀχαιῶν
ἴλιον εἰσανέβησαν ἀναλκείῃσι δαμέντες,
εἰ μὴ ἄρ αἰνείᾳ τε, καὶ ἕκτορι εἶπε παραστὰς
πριαμίδης ἕλενος, οἰωνοπόλων ὄχ᾽ ἄριστος,
αἰνεία τε, καὶ ἕκτορ, ἐπεὶ πόνος ὔμμι μάλιστα
τρώων, καὶ λυκίων ἐγκέκλιται, οὕνεκ᾽ ἄριστοι
πᾶσαν ἐπ᾽ ἰθύν ἐστε μάχεσθαί τε, φρονέειν τε,
στῆτ᾽ αὐτοῦ, καὶ λαὸν ἐρυκάκετε πρὸ πυλάων,
πάντῃ ἐποιχόμενοι, πρὶν αὖτ᾽ ἐν χερσὶ γυναικῶν
φεύγοντας πεσέειν, δηΐοισι δὲ χάρμα γενέσθαι,
αὐτὰρ ἐπεί κε φάλαγγας ἐποτρύνητον ἁπάσας,

πρεσβύτατος γενεῇ, σκότιον δέ ἑ γείνατο μήτηρ·
ποιμαίνων δ' ἐπ' ὄεσσι μίγη φιλότητι καὶ εὐνῇ·
ἡ δ' ὑποκυσαμένη, διδυμάονε γείνατο παῖδε·
καὶ μὲν τῶν ὑπέλυσε μένος καὶ φαίδιμα γυῖα,
μηκιστηϊάδης καὶ ἀπ' ὤμων τεύχε' ἐσύλα,
ἀστύαλον δ' ἄρ' ἔπεφνε μενεπτόλεμος πολυποίτης·
πιδύτην δ' ὀδυσεὺς περκώσιον ἐξενάριξεν,
ἔγχεϊ χαλκείῳ, τεῦκρος δ' ἀρετάονα δῖον.
ἀντίλοχος δ' ἄβληρον ἐνήρατο δουρὶ φαεινῷ
νεστορίδης· ἔλατον δὲ ἄναξ ἀνδρῶν ἀγαμέμνων·
ναῖε δὲ σατνιόεντος ἐϋρρείταο παρ' ὄχθας
πήδασον αἰπεινήν· φύλακον δ' ἕλε λήϊτος ἥρως
φεύγοντ' εὐρύπυλος δὲ μελάνθιον ἐξενάριξεν·
ἄδρηστον δ' ἄρ' ἔπειτα βοὴν ἀγαθὸς μενέλαος
ζωὸν ἕλ', ἵππω γάρ οἱ ἀτυζομένω πεδίοιο
ὄζῳ ἐνὶ βλαφθέντε μυρικίνῳ, ἀγκύλον ἅρμα
ἄξαντ' ἐν πρώτῳ ῥυμῷ, αὐτὼ μὲν ἐβήτην
πρὸς πόλιν, ᾗπερ οἱ ἄλλοι ἀτυζόμενοι φοβέοντο·
αὐτὸς δ' ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθη
πρηνὴς ἐν κονίῃσιν ἐπὶ στόμα, πὰρ δέ οἱ ἔστη
ἀτρεΐδης μενέλαος, ἔχων δολιχόσκιον ἔγχος·
ἄδρηστος δ' ἄρ' ἔπειτα λαβὼν ἐλίσσετο γούνων·
ζώγρει ἀτρέος υἱέ σὺ δ' ἄξια δέξαι ἄποινα·
πολλὰ δ' ἐν ἀφνειοῦ πατρὸς κειμήλια κεῖται,
χαλκός τε, χρυσός τε, πολύκμητός τε σίδηρος·
τῶν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσι' ἄποινα,
εἴ κεν ἐμὲ ζωὸν πεπύθοιτ' ἐπὶ νηυσὶν ἀχαιῶν.
Ὣς φάτο· τῷ δ' ἄρα θυμὸν ἐνὶ στήθεσσιν ἔπειθε,
καὶ δή μιν τάχ' ἔμελλε θοὰς ἐπὶ νῆας ἀχαιῶν
δώσειν ᾧ θεράποντι καταξέμεν, ἀλλ' ἀγαμέμνων

ἀντίος

# ΙΛΙΑΔΟΣ. Ζ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

Ζῆτα δ' ἄρ' ἀνδρομάχης καὶ ἕκτορος ἐσ' ὀαριστύς.

Ρώων δ' οἰώθη καὶ ἀχαιῶν φύλοπις αἰνή.
πολλὰ δ' ἄρ' ἔνθα καὶ ἔνθ' ἴθυσε μάχη πεδίοιο,
ἀλλήλων ἰθυνομένων χαλκήρεα δοῦρα,
μεσσηγὺς σιμόεντος ἰδὲ ξάνθοιο ῥοάων.
αἴας δὲ πρῶτος τελαμώνιος ἕρκος ἀχαιῶν,
τρώων ῥῆξε φάλαγγα. φόως δ' ἑτάροισιν ἔθηκεν
ἄνδρα βαλών, ὃς ἄριστος ἐνὶ θρήκεσσι τέτυκτο
υἱὸν ἐϋσσώρου ἀκάμαντ' ἠΰντε μέγαντε.
τόν ῥ' ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης.
ἐν δὲ μετώπῳ πῆξε, πέρησε δ' ἄρ' ὀστέον εἴσω
αἰχμὴ χαλκείη. τὸν δὲ σκότος ὄσσε κάλυψεν.
ἄξυλον δ' ἄρ' ἔπεφνε βοὴν ἀγαθὸς διομήδης
τευθρανίδην, ὃς ἔναιεν ἐϋκτιμένῃ ἐν ἀρίσβῃ
ἀφνειὸς βιότοιο φίλος δ' ἦν ἀνθρώποισιν,
πάντας γὰρ φιλέεσκεν ὁδῷ ἔπι οἰκία ναίων,
ἀλλά οἱ οὔτις τῶν γε τότ' ἤρκεσε λυγρὸν ὄλεθρον,
πρόσθεν ὑπαντιάσας, ἀλλ' ἄμφω θυμὸν ἀπηύρα,
αὐτὸν καὶ θεράποντα καλήσιον, ὅς ῥα τόθ' ἵππων
ἔσκεν ὑφηνίοχος. τὼ δ' ἄμφω γαῖαν ἐδύτην.
δρῆσον δ' εὐρύαλος καὶ ὀφέλτιον ἐξενάριξεν.
βῆ δὲ μετ' αἴσηπον καὶ πήδασον, οὓς ποτε νύμφη
νηῒς ἀβαρβαρέη τέκ' ἀμύμονι βουκολίωνι,
βουκολίων δ' ἦν υἱὸς ἀγαυοῦ λαομέδοντος

# ΥΠΟΘΕΣΙΣ ΤΗΣ. Ζ. ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

τ

Ων θεῶν ἀποστάντων τῆς μάχης, οἱ ἕλληνες πολλοὺς ἀναιροῦσι τῶν τρώων. ἑλένου δὲ συμβουλεύσαντος, ἕκτωρ εἰς τὴν πόλιν ἄνεισι, καὶ τῇ μητρὶ κελεύει ἑκάβῃ εὔξασθαι τῇ ἀθηνᾷ, καὶ ὑποσχέσθαι αὐτῇ δώδεκα βοῶν θυσίαν, ὅπως τὸν διομήδην ἀποστήσῃ τῆς μάχης. τέως δὲ ὄντων αὐτῶν ἐν τῷ πεδίῳ, γλαῦκος καὶ διομήδης ἀναγνωρίσαντες πατρῴαν φιλίαν, διαλλάσσουσι τὰ ὅπλα ἀλλήλοις. ἕκτωρ δὲ διαλεχθεὶς τῇ μητρὶ ἑκάβῃ, καὶ τῇ γυναικὶ ἀνδρομάχῃ, σὺν τῷ ἀδελφῷ ἀλεξάνδρῳ εἰς τὸν πόλεμον ἔξεισιν.

τῷ σ' ὀΐω κείνης τάδε πάσχειν ἐννεσίῃσιν.
ἀλλ' οὐ μάν σ' ἔτι δηρὸν. ἀνέξομαι ἄλγε' ἔχοντα.
ἐκ γὰρ ἐμεῦ γένος ἐσσί. ἐμοὶ δέ σε γείνατο μήτηρ.
εἰ δέ τευ ἐξ ἄλλου γε θεῶν γένευ ὧδ' ἀΐδηλος,
καί κεν δὴ πάλαι ἦσθα ἐνέρτερος οὐρανιώνων.
Ὣς φάτο, καὶ παιήων ὀδυνήφατα φάρμακα πάσσων,
ἠκέσατ' οὐ μὲν γάρ τι καταθνητός γ' ἐτέτυκτο.
ὡς δ' ὅτ' ὀπὸς γάλα λευκὸν ἐπειγόμενος συνέπηξεν
ὑγρὸν ἐὸν, μάλα δ' ὦκα περιστρέφεται κυκόωντι,
ὣς ἄρα καρπαλίμως ἰήσατο θοῦρον ἄρηα.
τὸν δ' ἥβη λοῦσεν χαρίεντα δὲ εἵματα ἕσσε.
πὰρ, δὲ διὶ κρονίωνι καθέζετο κύδεϊ γαίων
αἳ δ' αὖθις πρὸς δῶμα διὸς μεγάλοιο νέοντο,
ἥρη τ' ἀργείη, καὶ ἀλαλκομενηὶς ἀθήνη
παύσασαι βροτολοιγὸν ἄρην ἀνδροκτασιάων.

οἵη δ' ἐκ νεφέων ἐρεβεννὴ φαίνεται ἀὴρ
καύματος ἐξ ἀνέμοιο δυσαέος ὀρνυμένοιο
τοῖος τυδείδῃ διομήδεϊ χάλκεος ἄρης
φαίνεθ' ὁμοῦ νεφέεσιν ἰὼν, εἰς οὐρανὸν εὐρύν.
καρπαλίμως δ' ἵκανε θεῶν ἕδος αἰπὺν ὄλυμπον
πὰρ δὲ διὶ κρονίωνι καθέζετο θυμὸν ἀχεύων.
δεῖξε δ' ἄμβροτον αἷμα καταῤῥέον ἐξ ὠτειλῆς.
καί ῥ' ὀλοφυρόμενος, ἔπεα πτερόεντα προσηύδα.
Ζεῦ πάτερ, οὐ νεμεσίζῃ ὁρῶν τάδε καρτερὰ ἔργα;
αἰεί τοι ῥίγιστα θεοὶ τετληότες εἰμὲν
ἀλλήλων ἰότητι χάριν δ' ἄνδρεσσι φέροντες.
σοὶ πάντες μαχόμεσθα σὺ γὰρ τέκες ἄφρονα κούρην
οὐλομένην. ᾗ τ' αἰὲν ἀήσυλα ἔργα μέμηλεν.
ἄλλοι μὲν γὰρ πάντες ὅσοι θεοί εἰσ' ἐν ὀλύμπῳ
σοί τ' ἐπιπείθονται, καὶ δεδμήμεσθα ἕκαστος.
ταύτην δ' οὔτ' ἔπεϊ προτιβάλλεαι, οὔτέ τι ἔργῳ,
ἀλλ' ἀνίεις, . ἐπεὶ αὐτὸς ἐγείναο παῖδ' ἀΐδηλον,
ἣ νῦν τυδέος υἱὸν ὑπέρθυμον διομήδεα
μαργαίνειν ἀνέηκεν ἐπ' ἀθανάτοισι θεοῖσι.
κύπριδα μὲν πρῶτον σχεδὸν οὔτασε χεῖρ' ἐπὶ καρπῷ.
αὐτὰρ ἔπειτ' αὐτῷ μοι ἐπέσσυτο δαίμονι ἶσος.
ἀλλά μ' ὑπήνεικαν ταχέες πόδες. ἦ τέ κε δηρὸν
αὐτοῦ πήματ' ἔπασχον ἐν αἰνῇσι νεκάδεσσιν,
ἤ κεν ζὼς ἀμενηνὸς ἔα χαλκοῖο τυπῇσι.
Τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη νεφεληγερέτα ζεύς.
μή τί μοι ἀλλοπρόσαλλε παρεζόμενος μινύριζε.
ἔχθιστος δέ μοί ἐσσι θεῶν, οἳ ὄλυμπον ἔχουσιν.
,, αἰεὶ γάρ τοι ἔρις τε φίλη, πόλεμοί τε, μάχαι τε
μητρός τοι μένος ἐστὶν ἀάσχετον, οὐκ ἐπιεικτὸν
ἥρης, τὴν μὲν ἐγὼ σπουδῇ δάμνημ' ἐπέεσσι.

νῦν δὲ μετὰ Τρώεσσιν ὁμιλεῖ, τῶν δὲ λέλασται.
Ὣς φαμένη, Σθένελον μὲν ἀφ' ἵππων ὦσε χαμᾶζε
χειρὶ πάλιν ἐρύσασ'. ὁ δ' ἄρ ἐμμαπέως ἀπόρουσεν.
ἡ δ' ἐς δίφρον ἔβαινε παραὶ Διομήδεα δῖον
ἐμμεμαυῖα θεά, μέγα δ' ἔβραχε φήγινος ἄξων
βριθοσύνῃ. δεινὴν γὰρ ἄγεν θεὸν ἄνδρα τ' ἄριστον.
λάζετο δὲ μάστιγα καὶ ἡνία Παλλὰς Ἀθήνη.
αὐτίκ' ἐπ' Ἄρηϊ πρώτῳ ἔχε μώνυχας ἵππους
ἤτοι ὁ μὲν Περίφαντα πελώριον ἐξενάριξεν.
Αἰτωλῶν ὄχ' ἄριστον Ὀχησίου ἀγλαὸν υἱόν.
τὸν μὲν Ἄρης ἐνάριζε μιαιφόνος. αὐτὰρ Ἀθήνη
δῦν' Ἄϊδος κυνέην, μή μιν ἴδοι ὄβριμος Ἄρης,
ὡς δὲ ἴδε βροτολοιγὸς Ἄρης Διομήδεα δῖον
ἤτοι ὁ μὲν Περίφαντα πελώριον αὐτόθ' ἔασεν
κεῖσθαι. ὅθι πρῶτον κτείνων ἐξαίνυτο θυμόν.
αὐτὰρ ὁ βῆ ῥ' ἰθὺς Διομήδεος ἱπποδάμοιο.
οἱ δ' ὅτε δὴ σχεδὸν ἦσαν ἐπ' ἀλλήλοισιν ἰόντες,
πρόσθεν Ἄρης ὠρέξαθ' ὑπὲρ ζυγὸν ἡνία θ' ἵππων
ἔγχεϊ χαλκείῳ, μεμαὼς ἀπὸ θυμὸν ὀλέσαι
καὶ τό γε χειρὶ λαβοῦσα θεὰ γλαυκῶπις Ἀθήνη
ὦσεν ὑπ' ἐκ δίφροιο ἐτώσιον ἀϊχθῆναι.
δεύτερος αὖθ' ὡρμᾶτο βοὴν ἀγαθὸς Διομήδης
ἔγχεϊ χαλκείῳ, ἐπέρεισε δὲ Παλλὰς Ἀθήνη
νείατον ἐς κενεῶνα, ὅθι ζωννύσκετο μίτρῃ.
τῇ ῥά μιν οὖτα τυχών, διὰ δὲ χρόα καλὸν ἔδαψεν.
ἐκ δὲ δόρυ σπάσεν αὖτις. ὁ δ' ἔβραχε χάλκεος Ἄρης,
ὅσον τ' ἐννεάχιλοι ἐπίαχον, ἢ δεκάχιλοι
ἀνέρες ἐν πολέμῳ, ἔριδα ξυνάγοντες Ἄρηος.
τοὺς δ' ἄρ ὑπὸ τρόμος εἷλεν Ἀχαιούς τε Τρῶάς τε
δείσαντας, τόσον ἔβραχ' Ἄρης ἆτος πολέμοιο.

ἄγγελος ἐς θήβας πολίας μετὰ καδμείωνας.
δαίνυσθαί μιν ἄνωγον ἐνὶ μεγάροισιν ἕκηλον·
αὐτὰρ ὁ θυμὸν ἔχων ὃν καρτερὸν ὡς τὸ πάρος περ
κούρους καδμείων προκαλίζετο· πάντα δ' ἐνίκα
ῥηιδίως. τοίη τοι ἐγὼ ἐπιτάῤῥοθος ἦα.
σοὶ δ' ἤτοι μὲν ἐγὼ παρά θ' ἵσταμαι. ἠδὲ φυλάσσω
καί σε προφρονέως κέλομαι τρώεσσι μάχεσθαι,
ἀλλά σευ ἢ κάματος πολυάϊξ γυῖα δέδυκεν
ἤ νύ σέ που δέος ἴσχει ἀκήριον, οὐ σύ γ' ἔπειτα
τυδέος ἔκγονός ἐσσι δαΐφρονος οἰνείδαο.
Τὴν δ' ἀπαμειβόμενος προσέφη κρατερὸς διομήδης.
γινώσκω σε θεὰ θύγατερ διὸς αἰγιόχοιο.
τῷ τοι προφρονέως ἐρέω ἔπος, οὐδ' ἐπικεύσω.
οὔτε τί με δέος ἴσχει ἀκήριον, οὔτε τις ὄκνος
ἀλλ' ἔτι σῶν μέμνημαι ἐφετμέων, ἃς ἐπέτειλας.
οὔ μ' εἴας μακάρεσσι θεοῖς ἀντικρὺ μάχεσθαι
τοῖς ἄλλοις. ἀτὰρ εἴ κε διὸς θυγάτηρ ἀφροδίτη
ἔλθῃσ' ἐς πόλεμον, τήν γ' οὐτάμεν ὀξέϊ χαλκῷ.
τοὔνεκα νῦν αὐτὸς ἀναχάζομαι, ἠδὲ καὶ ἄλλους
ἀργείους ἐκέλευσα ἀλήμεναι ἐνθάδε πάντας
γινώσκω γὰρ ἄρηα μάχην ἀνὰ κοιρανέοντα.
Τὸν δ' ἠμείβετ' ἔπειτα θεὰ γλαυκῶπις ἀθήνη
τυδείδη διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ.
μήτε σύ γ' ἄρηα τὸν δεδίδιθι, μήτε τιν' ἄλλον
ἀθανάτων. τοίη τοι ἐγὼν ἐπιταῤῥοθός εἰμι.
ἀλλ' ἄγ' ἐπ' ἄρηι πρώτῳ ἔχε μώνυχας ἵππους.
τύψον δὲ σχεδίην, μηδ' ἅζεο θοῦρον ἄρηα
τοῦτον μαινόμενον τυκτὸν κακὸν ἀλλοπρόσαλλον.
ὃς πρώην μὲν ἐμοί τε καὶ ἥρῃ, στεῦτ' ἀγορεύων
τρωσὶ μαχήσεσθαι, ἀτὰρ ἀργείοισιν ἀρήξειν.

ἦχι ῥοὰς σιμόεις συμβάλλετον ἠδὲ σκάμανδρος,
ἔνθ' ἵππους ἔστησε θεὰ λευκώλενος ἥρη
λύσασ' ἐξ ὀχέων· περὶ δ' ἠέρα πουλὺν ἔχευε.
τοῖσι δ' ἀμβροσίην σιμόεις ἀνέτειλε νέμεσθαι.
αἱ δὲ βάτην τρήρωσι πελειάσιν ἴθμαθ' ὁμοῖαι,
ἀνδράσιν ἀργείοισιν ἀλεξέμεναι μεμαυῖαι.
ἀλλ' ὅτε δή ῥ' ἵκανον ὅθι πλεῖστοι καὶ ἄριστοι
ἕστασαν, ἀμφὶ βίην διομήδεος ἱπποδάμοιο
εἰλόμενοι, λείουσιν ἐοικότες ὠμοφάγοισιν,
ἢ συσὶ κάπροισιν, τῶν τε σθένος οὐκ ἀλαπαδνόν.
ἔνθα στᾶσ' ἤϋσε θεὰ λευκώλενος ἥρη,
Στέντορι εἰσαμένη μεγαλήτορι χαλκεοφώνῳ,
ὃς τόσον αὐδήσασχ', ὅσον ἄλλοι πεντήκοντα.
αἰδὼς ἀργεῖοι, κάκ' ἐλέγχεα, εἶδος ἀγητοί,
ὄφρα μὲν ἐς πόλεμον πωλέσκετο δῖος ἀχιλλεὺς
οὐδέ ποτε τρῶες πρὸ πυλάων δαρδανιάων
οἴχνεσκον. κείνου γὰρ ἐδείδισαν ὄβριμον ἔγχος
νῦν δ' ἕκαθεν πόλιος κοίλης ἐπὶ νηυσὶ μάχονται.
Ὣς εἰποῦσ' ὤτρυνε μένος, καὶ θυμὸν ἑκάστου
τυδεΐδῃ δ' ἐπόρουσε θεὰ γλαυκῶπις ἀθήνη.
εὗρε δὲ τόν γε ἄνακτα παρ' ἵπποισι καὶ ὄχεσφιν
ἕλκος ἀναψύχοντα, τό μιν βάλε πάνδαρος ἰῷ.
ἱδρὼς γάρ μιν ἔτειρεν ὑπὸ πλατέος τελαμῶνος
ἀσπίδος εὐκύκλου· τῷ τείρετο κάμνε δὲ χεῖρα,
ἂν δ' ἴσχων τελαμῶνα, κελαινεφὲς αἷμ' ἀπεμόργνυ.
ἱππείου δὲ θεὰ ζυγοῦ ἥψατο, φώνησέν τε.
ἦ. ὀλίγον οἱ παῖδα ἐοικότα γείνατο τυδεύς.
τυδεύς τοι μικρὸς μὲν ἔην δέμας, ἀλλὰ μαχητής.
καί ῥ' ὅτε πέρ μιν ἐγὼ πολεμίζειν οὐκ εἴασκον
οὐδ' ἐκπαιφάσσειν, ὅτε τ' ἤλυθε νόσφιν ἀχαιῶν

χρυσείην, ἑκατὸν πολέων πρυλέεσσ' ἀραρυῖαν.
ἐς δ' ὄχεα φλόγεα ποσὶ βήσατο· λάζετο δ' ἔγχος,
βριθὺ, μέγα, στιβαρὸν, τῷ δάμνησι στίχας ἀνδρῶν
ἡρώων, τοῖσίν τε κοτέσσεται ὀβριμοπάτρη.
ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετ' ἄρ' ἵππους.
αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ, ἃς ἔχον ὧραι,
τῇς ἐπιτέτραπται μέγας οὐρανὸς οὔλυμπός τε,
ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος, ἠδ' ἐπιθεῖναι.
τῇ ῥα δι' αὐτάων κεντρηνεκέας ἔχον ἵππους.
εὗρον δὲ κρονίωνα θεῶν ἄτερ ἥμενον ἄλλων,
ἀκροτάτῃ κορυφῇ πολυδειράδος οὐλύμποιο.
ἔνθ' ἵππους στήσασα θεὰ λευκώλενος ἥρη,
ζῆν' ὕπατον κρονίδην ἐξείρετο, καὶ προσέειπε.
Ζεῦ πάτερ, οὐ νεμεσίζῃ ἄρει τάδε καρτερὰ ἔργα;
ὁσσάτιόν τε καὶ οἷον ἀπώλεσε λαὸν ἀχαιῶν
μὰψ, ἀτὰρ οὐ κατὰ κόσμον· ἐμοὶ δ' ἄχος· οἱ δὲ ἕκηλοι
τέρπονται κύπρις τε, καὶ ἀργυρότοξος ἀπόλλων,
ἄφρονα τοῦτον ἀνέντες, ὃς οὔτινα οἶδε θέμιστα.
ζεῦ πάτερ ἦ ῥά τί μοι κεχολώσεαι, αἴκεν ἄρηα
λυγρῶς πεπληγυῖα μάχης ἐξαποδίωμαι;
Τὴν δ' ἀπαμειβόμενος προσέφη νεφεληγερέτα ζεύς.
ἄγρει μάν οἱ ἔπορσον ἀθηναίην ἀγελείην,
ἥ ἑ μάλιστ' εἴωθε κακῇς ὀδύνῃσι πελάζειν.
Ὣς ἔφατ', οὐδ' ἀπίθησε θεὰ λευκώλενος ἥρη,
μάστιξεν δ' ἵππους, τὼ δ' οὐκ ἄκοντε πετέσθην
μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος,
ὅσσον δ' ἠεροειδὲς ἀνὴρ ἴδεν ὀφθαλμοῖσιν
ἥμενος ἐν σκοπιῇ, λεύσσων ἐπὶ οἴνοπα πόντον,
τόσσον ἐπιθρώσκουσι θεῶν ὑψηχέες ἵπποι.
ἀλλ' ὅτε δὴ τροίην ἷξον ποταμώ τε ῥέοντε,

Ὢ πόποι αἰγιόχοιο Διὸς τέκος ἀτρυτώνη·
ἦ ῥ᾽ ἅλιον τὸν μῦθον ὑπέστημεν μενελάῳ
ἴλιον τ᾽ ἐκπέρσαντ᾽ εὐτείχεον ἀπονέεσθαι,
εἰ οὕτω μαίνεσθαι ἐάσομεν οὖλον ἄρηα.
ἀλλ᾽ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα θούριδος ἀλκῆς.
Ὣς ἔφατ᾽, οὐδ᾽ ἀπίθησε θεὰ γλαυκῶπις ἀθήνη.
ἡ μὲν ἐποιχομένη χρυσάμπυκας ἔντυεν ἵππους
ἥρη πρέσβα θεὰ θυγάτηρ μεγάλοιο κρόνοιο.
ἥβη δ᾽ ἀμφ᾽ ὀχέεσσι θοῶς βάλε καμπύλα κύκλα
χάλκεα ὀκτάκνημα σιδηρέῳ ἄξονι ἀμφίς.
τῶν ἤτοι χρυσέη ἴτυς ἄφθιτος. αὐτὰρ ὕπερθεν
χάλκε᾽ ἐπίσσωτρα προσαρηρότα θαῦμα ἰδέσθαι.
πλῆμναι δ᾽ ἀργύρου εἰσὶ περίδρομοι ἀμφοτέρωθεν,
δίφρος δὲ χρυσέοισι, καὶ ἀργυρέοισιν ἱμᾶσιν
ἐντέταται. δοιαὶ δὲ περίδρομοι ἄντυγές εἰσι,
τοῦ δ᾽ ἐξ ἀργύρεος ῥυμὸς πέλεν, αὐτὰρ ἐπ᾽ ἄκρῳ
δῆσε χρύσειον καλὸν ζυγόν, ἐν δὲ λέπαδνα
κάλ᾽ ἔβαλε χρύσει᾽, ὑπὸ δὲ ζυγὸν ἤγαγεν ἥρη
ἵππους ὠκύποδας μεμαυῖ᾽ ἔριδος καὶ ἀϋτῆς.
αὐτὰρ ἀθηναίη κούρη Διὸς αἰγιόχοιο
πέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπ᾽ οὔδει
ποικίλον ὅν ῥ᾽ αὐτὴ ποιήσατο, καὶ κάμε χερσίν.
ἡ δὲ χιτῶν᾽ ἐνδῦσα Διὸς νεφεληγερέταο,
τεύχεσιν ἐς πόλεμον θωρήσσετο δακρυόεντα.
ἀμφὶ δ᾽ ἄρ᾽ ὤμοισιν βάλετ᾽ αἰγίδα θυσσανόεσσαν
δεινήν, ἣν περὶ μὲν πάντῃ φόβος ἐστεφάνωται,
ἐν δ᾽ ἔρις, ἐν δ᾽ ἀλκή, ἐν δὲ κρυόεσσα ἰωκή,
ἐν δέ τε γοργείη κεφαλὴ δεινοῖο πελώρου
δεινή τε, σμερδνή τε Διὸς τέρας αἰγιόχοιο.
κρατὶ δ᾽ ἐπ᾽ ἀμφίφαλον κυνέην θέτο τετραφάληρον

πριαμίδη, μὴ δή με ἕλωρ δαναοῖσιν ἐάσῃς
κεῖσθαι. ἀλλ' ἐπάμυνον, ἔπειτά με καὶ λίποι αἰὼν
ἐν πόλει ὑμετέρῃ. ἐπεὶ οὐκ ἄρ' ἔμελλον ἔγωγε
νοστήσας οἶκόνδε φίλην ἐς πατρίδα γαῖαν,
εὐφρανέειν ἄλοχόν τε φίλην, καὶ νήπιον υἱόν.
Ὣς φάτο. τὸν δ' οὔτι προσέφη κορυθαίολος ἕκτωρ.
ἀλλὰ παρήϊξεν λελιημένος, ὄφρα τάχιστα
ὤσαιτ' ἀργείους. πολέων δ' ἀπὸ θυμὸν ἕλοιτο.
οἱ μὲν ἄρ' ἀντίθεον σαρπηδόνα δῖοι ἑταῖροι
εἷσαν ὑπ' αἰγιόχοιο διὸς περικαλλέϊ φηγῷ.
ἐκ δ' ἄρα οἱ μηροῦ δόρυ μείλινον ὦσε θύραζε
ἴφθιμος πελάγων, ὅς οἱ φίλος ἦεν ἑταῖρος.
τὸν δ' ἔλιπε ψυχή. κατὰ δ' ὀφθαλμῶν κέχυτ' ἀχλύς.
αὖτις δ' ἀμπνύνθη περὶ δὲ πνοιὴ βορέαο
ζώγρει ἐπιπνείουσα κακῶς κεκαφηότα θυμόν.
ἀργεῖοι δ' ὑπ' ἄρηϊ, καὶ ἕκτορι χαλκοκορυστῇ
οὔτέ ποτε προτρέποντο μελαινάων ἐπὶ νηῶν,
οὔτέ ποτ' ἀντεφέροντο μάχῃ. ἀλλ' αἰὲν ὀπίσσω
χάζονθ' ὡς ἐπύθοντο μετὰ τρώεσσιν ἄρηα.
ἔνθα τίνα πρῶτον, τίνα δ' ὕστατον ἐξενάριξεν.
ἕκτωρ τε πριάμοιο πάϊς, καὶ χάλκεος ἄρης,
ἀντίθεον τεύθραντ', ἐπὶ δὲ πλήξιππον ὀρέστην,
τρῆχόντ', αἰχμητὴν, αἰτώλιον οἰνόμαόν τε,
οἰνοπίδην θ' ἕλενον, καὶ ὀρέσβιον αἰολομίτρην,
ὅς ῥ' ἐν ὕλῃ ναίεσκε μέγα πλούτοιο μεμηλὼς,
λίμνῃ κεκλιμένος κηφισίδι, πὰρ δέ οἱ ἄλλοι
ναῖον βοιωτοὶ μάλα πίονα δῆμον ἔχοντες.
τοὺς δ' ὡς οὖν ἐνόησε θεὰ λευκώλενος ἥρη
ἀργείους ὀλέκοντας ἐνὶ κρατερῇ ὑσμίνῃ,
αὐτίκ' ἀθηναίην ἔπεα πτερόεντα προσηύδα,

Ὢ πόποι

εὖχος ἐμοὶ δώσειν, ψυχὴν δ' ἄϊδι κλυτοπώλῳ.
Ὣς φάτο σαρπηδών. ὁ δ' ἀνέσχετο μείλινον ἔγχος
τληπόλεμος· καὶ τῶν μὲν ὁμαρτῇ δούρατα μακρὰ
ἐκ χειρῶν ἤϊξαν, ὁ μὲν βάλεν αὐχένα μέσον
σαρπηδὼν, αἰχμὴ δὲ διαμπερὲς ἦλθ' ἀλεγεινή.
τὸν δὲ κατ' ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψε.
τληπόλεμος δ' ἄρα μηρὸν ἀριστερὸν ἔγχεϊ μακρῷ
βεβλήκει. αἰχμὴ δὲ διέσυτο μαιμώωσα
ὀστέῳ ἐγχριμφθεῖσα, πατὴρ δ' ἔτι λοιγὸν ἄμυνεν.
οἱ μὲν ἀντίθεον σαρπηδόνα δῖοι ἑταῖροι,
ἐξέφερον πολέμοιο. βάρυνε δέ μιν δόρυ μακρὸν
ἑλκόμενον. τὸ μὲν, οὔτις ἐπεφράσατ', οὐδ' ἐνόησε
μηροῦ ἐξερύσαι δόρυ μείλινον, ὄφρ' ἐπιβαίη
σπευδόντων. τοῖον γὰρ ἔχον πόνον ἀμφιέποντες.
τληπόλεμον δ' ἑτέρωθεν ἐϋκνήμιδες ἀχαιοὶ
ἐξέφερον πολέμοιο. νόησε δὲ δῖος ὀδυσεὺς,
τλήμονα θυμὸν ἔχων· μαίμησε δέ οἱ φίλον ἦτορ.
μερμήριξε δ' ἔπειτα κατὰ φρένα, καὶ κατὰ θυμὸν
ἢ προτέρω διὸς υἱὸν ἐριγδούποιο διώκοι,
ἦ ὅγε τῶν πλεόνων λυκίων ἀπὸ θυμὸν ἕλοιτο.
οὐδ' ἄρ' ὀδυσῆϊ μεγαλήτορι μόρσιμον ἦεν.
ἴφθιμον διὸς υἱὸν ἀποκτάμεν ὀξέϊ χαλκῷ.
τῷ ῥα κατὰ πληθὺν λυκίων τράπε θυμὸν ἀθήνη.
ἔνθ' ὅγε κοίρανον εἷλεν ἀλάστορά τε, χρόμιόν τε,
ἄλκανδρόν θ' ἅλιόν τε, νοήμονά τε, πρύτανίν τε.
καί νύ κ' ἔτι πλέονας λυκίων κτάνε δῖος ὀδυσεὺς,
εἰ μὴ ἄρ' ὀξὺ νόησε μέγας κορυθαίολος ἕκτωρ.
βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ
δεῖμα φέρων δαναοῖσι. χαῖρε δ' ἄρα οἱ προσιόντι
σαρπηδὼν διὸς υἱὸς, ἔπος δ' ὀλοφυδνὸν ἔειπε.

οἳ πολλοί τε καὶ ἐσθλοὶ ἐφέστασαν ἔγχε' ἔχοντες,
οἵ ἑ μέγαν ἐόντα, καὶ ἴφθιμον, καὶ ἀγαυόν,
ὦσαν ἀπὸ σφείων. ὃ δὲ, χασσάμενος πελεμίχθη,
ὣς οἳ μὲν πονέοντο κατὰ κρατερὴν ὑσμίνην,
τληπόλεμον δ' ἡρακλείδην, ἠΰν τε, μέγαν τε,
ὦρσεν ἐπ' ἀντιθέῳ σαρπηδόνι μοῖρα κραταιή.
οἳ δ' ὅτε δὴ σχεδὸν ἦσαν ἐπ' ἀλλήλοισιν ἰόντες,
υἱός θ' υἱωνός τε διὸς νεφεληγερέταο,
τὸν καὶ τληπόλεμος πρότερος πρὸς μῦθον ἔειπεν,
Σαρπῆδον λυκίων βουληφόρε, τίς τοι ἀνάγκη
πτώσσειν ἐνθάδ' ἐόντι μάχης ἀδαήμονι φωτί;
ψευδόμενοι δέ σέ φασι διὸς γόνον αἰγιόχοιο
εἶναι. ἐπεὶ πολλὸν κείνων ἐπιδεύεαι ἀνδρῶν,
οἳ διὸς ἐξεγένοντο, ἐπὶ προτέρων ἀνθρώπων.
ἀλλ' οἷόν τινά φασι βίην ἡρακληείην,
εἶναι ἐμὸν πατέρα θρασυμέμνονα θυμολέοντα.
ὅς ποτε δεῦρ' ἐλθὼν ἕνεχ' ἵππων λαομέδοντος,
ἓξ οἴῃς σὺν νηυσὶ, καὶ ἀνδράσι παυροτέροισιν,
ἰλίου ἐξαλάπαξε πόλιν. χήρωσε δ' ἀγυιάς.
σοὶ δὲ κακὸς μὲν θυμὸς, ἀποφθινύθουσι δὲ λαοί,
οὐδέ τί σε τρώεσσιν ὀΐομαι ἄλκαρ ἔσεσθαι
ἐλθόντ' ἐκ λυκίης οὐδ' εἰ μάλα καρτερός ἐσσι,
ἀλλ' ὑπ' ἐμοῦ δμηθέντα, πύλας ἀΐδαο περήσειν.
Τὸν δ' αὖ σαρπηδὼν λυκίων ἀγὸς ἀντίον ηὔδα,
τληπόλεμ' ἤτοι κεῖνος ἀπώλεσεν ἴλιον ἱρήν,
ἀνέρος ἀφραδίῃσιν ἀγαυοῦ λαομέδοντος,
ὅς ῥά μιν εὖ ἔρξαντα κακῷ ἠνίπαπε μύθῳ,
οὐδ' ἀπέδωχ' ἵππους, ὧν εἵνεκα τηλόθεν ἦλθε.
σοὶ δ' ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαιναν
ἐξ ἐμέθεν τεύξεσθαι, ἐμῷ δ' ὑπὸ δουρὶ δαμέντα,

εὖχος

ἄρης δ' ἐν παλάμῃσι πελώριον ἔγχος ἐνώμα·
φοίτα δ' ἄλλοτε μὲν πρόσθ' ἕκτορος, ἄλλοτ' ὄπισθεν·
Τὸν δὲ ἰδὼν ῥίγησε βοὴν ἀγαθὸς διομήδης,
ὡς δ' ὅτ' ἀνὴρ ἀπάλαμνος ἰὼν πολέος πεδίοιο·
στήῃ ἐπ' ὠκυρόῳ ποταμῷ, ἅλαδε προρέοντι,
ἀφρῷ μορμύροντα ἰδών, ἀνά τ' ἔδραμ' ὀπίσσω·
ὣς τότε τυδεΐδης ἀνεχάζετο, εἶπέ τε λαῷ·
Ὦ φίλοι οἷον δὴ θαυμάζομεν ἕκτορα δῖον
αἰχμητήν τ' ἔμεναι, καὶ θαρσαλέον πολεμιστήν·
τῷ δ' αἰεὶ πάρα εἷς γε θεῶν, ὃς λοιγὸν ἀμύνει·
καὶ νῦν οἱ πάρα κεῖνος ἄρης βροτῷ ἀνδρὶ ἐοικώς·
ἀλλὰ πρὸς τρῶας τετραμμένοι αἰὲν ὀπίσσω
εἴκετε· μηδὲ θεοῖς μενεαινέμεν ἶφι μάχεσθαι·
Ὣς ἄρ' ἔφη· τρῶες δὲ μάλα σχεδὸν ἤλυθον αὐτῶν·
ἔνθ' ἕκτωρ δύο φῶτε κατέκτανεν, εἰδότε χάρμης,
εἰν ἑνὶ δίφρῳ ἐόντε, μενέσθην, ἀγχίαλόν τε·
τὼ δὲ πεσόντ' ἐλέησε μέγας τελαμώνιος αἴας·
στῆ δὲ μάλ' ἐγγὺς ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ,
καὶ βάλεν ἄμφιον σελάγου υἱόν· ὅς ῥ' ἐνὶ παισῷ
ναῖε πολυκτήμων, πολυλήϊος, ἀλλά ἑ μοῖρα
ἦγ' ἐπικουρήσοντα μετὰ πρίαμόν τε καὶ υἷας·
τόν ῥα κατὰ ζωστῆρα βάλε τελαμώνιος αἴας·
νειαίρῃ δ' ἐν γαστρὶ πάγη δολιχόσκιον ἔγχος,
δούπησεν δὲ πεσών, ὃ δ' ἐπέδραμε φαίδιμος αἴας
τεύχεα συλήσων· τρῶες δ' ἐπὶ δούρατ' ἔχευαν,
ὀξέα παμφανόωντα· σάκος δ' ἀνεδέξατο πολλά·
αὐτὰρ ὃ λὰξ προσβὰς ἐκ νεκροῦ χάλκεον ἔγχος
ἐσπάσατ', οὐδ' ἄρ' ἔτ' ἄλλα δυνήσατο τεύχεα καλὰ
ὤμοιιν ἀφελέσθαι, ἐπείγετο γὰρ βελέεσσι
δεῖσε δ' ὅγ' ἀμφίβασιν κρατερὴν τρώων ἀγερώχων,

τὰ φρονέων, ἵνα χερσὶν ὑπ' αἰνείαο δαμείη·
τὸν δ' ἴδεν ἀντίλοχος μεγαθύμου νέστορος υἱός·
βῆ δὲ διὰ προμάχων· περὶ γὰρ δίε ποιμένι λαῶν,
μή τι πάθῃ, μέγα δέ σφας ἀποσφήλειε πόνοιο·
τὼ μὲν δή, χεῖράς τε, καὶ ἔγχεα ὀξυόεντα,
ἀντίον ἀλλήλων ἐχέτην μεμαῶτε μάχεσθαι·
ἀντίλοχος δὲ μάλ' ἄγχι παρίστατο ποιμένι λαῶν·
αἰνείας δ' οὐ μεῖνε θοός περ ἐὼν πολεμιστής,
ὡς εἶδεν δύω φῶτε παρ' ἀλλήλοισι μένοντε·
οἳ δ' ἐπεὶ οὖν νεκροὺς ἔρυσαν μετὰ λαὸν ἀχαιῶν,
τὼ μὲν ἄρα δειλὼ βαλέτην ἐν χερσὶν ἑταίρων·
αὐτὼ δὲ στρεφθέντε, μετὰ πρώτοισι μαχέσθην·
ἔνθα πυλαιμένεα ἑλέτην ἀτάλαντον ἄρηϊ,
ἀρχὸν παφλαγόνων μεγαθύμων ἀσπιστάων·
τὸν μὲν ἄρ' ἀτρείδης δουρικλυτὸς μενέλαος,
ἑσταότ' ἔγχεϊ νύξε κατὰ κληῗδα τυχήσας·
ἀντίλοχος δὲ μύδωνα βάλ' ἡνίοχον θεράποντα,
ἐσθλὸν ἀτυμνιάδην· ὃ δ' ὑπέστρεφε μώνυχας ἵππους·
χερμαδίῳ ἀγκῶνα τυχὼν μέσον· ἐκ δ' ἄρα χειρῶν
ἡνία λεύκ' ἐλέφαντι χαμαὶ πέσον ἐν κονίῃσιν·
ἀντίλοχος δ' ἄρ' ἐπαΐξας ξίφει ἤλασε κόρσην·
αὐτὰρ ὅγ' ἀσθμαίνων, εὐεργέος ἔκπεσε δίφρου
κύμβαχος ἐν κονίῃσιν ἐπὶ βρεχμόν τε καὶ ὤμους
δηθὰ μάλ' ἑστήκει· τύχε γὰρ ψαμάθοιο βαθείης,
ὄφρ' ἵππω πλήξαντε χαμαὶ βάλον ἐν κονίῃσι·
τοὺς δ' ἵμασ' ἀντίλοχος, μετὰ δὲ στρατὸν ἤλασ' ἀχαιῶν·
τοὺς δ' ἕκτωρ ἐνόησε κατὰ στίχας, ὦρτο δ' ἐπ' αὐτοὺς
κεκληγώς· ἅμα δὲ τρώων εἵποντο φάλαγγες
καρτεραί· ἦρχε δ' ἄρα σφιν ἄρης, καὶ πότνι' ἐνυώ,
ἡ μὲν ἔχουσα κυδοιμὸν ἀναιδέα δηϊοτῆτος,

ἄρης δ'

αἰνείω ἕταρον μεγαθύμου Δηϊκόωντα
περγασίδην, ὃν τρῶες ὁμῶς πριάμοιο τέκεσσι
τῖον, ἐπεὶ θοὸς ἔσκε μετὰ πρώτοισι μάχεσθαι.
τόν ῥα κατ' ἀσπίδα δουρὶ βάλε κρείων ἀγαμέμνων.
ἣ δ' οὐκ ἔγχος ἔρυτο. διὰ πρὸ δὲ εἴσατο χαλκός.
νειαίρῃ δ' ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασσεν.
δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε' ἐπ' αὐτῷ.
ἔνθ' αὖτ' αἰνείας δαναῶν ἕλεν ἄνδρας ἀρίστους
υἷε διοκλῆος κρήθωνά τε, ὀρσίλοχόν τε.
τῶν ῥα πατὴρ μὲν, ἔναιεν ἐϋκτιμένῃ ἐνὶ φηρῇ,
ἀφνειὸς βιότοιο. γένος δ' ἦν ἐκ ποταμοῖο
ἀλφειοῦ. ὅς τ' εὐρὺ ῥέει πυλίων διὰ γαίης.
ὃς τέκετ' ὀρσίλοχον πολέεσσ' ἄνδρεσσιν ἄνακτα
ὀρσίλοχος δ' ἄρ' ἔτικτε διοκλῆα μεγάθυμον.
ἐκ δὲ διοκλῆος διδυμάονε παῖδε γενέσθην
κρήθων, ὀρσίλοχός τε μάχης εὖ εἰδότε πάσης.
τὼ μὲν ἄρ' ἡβήσαντε, μελαινάων ἐπὶ νηῶν
ἴλιον εἰς εὔπωλον ἅμ' ἀργείοισιν ἑπέσθην,
τιμὴν ἀτρεΐδῃς ἀγαμέμνονι, καὶ μενελάῳ
ἀρνυμένω, τὼ δ' αὖθι τέλος θανάτοιο κάλυψεν
οἵω τώ γε λέοντε δύω ὄρεος κορυφῇσιν
ἐτραφέτην ὑπὸ μητρὶ βαθείης τάρφεσιν ὕλης,
τὼ μὲν, ἄρ' ἁρπάζοντε βόας, καὶ ἴφια μῆλα
σταθμοὺς ἀνθρώπων κεραΐζετον, ὄφρα καὶ αὐτὼ
ἀνδρῶν ἐν παλάμῃσι κατέκταθεν ὀξέϊ χαλκῷ.
τοίω τὼ χείρεσσιν ὑπ' αἰνείαο δαμέντε,
καππεσέτην ἐλάτῃσιν ἐοικότες ὑψηλῇσιν
τὼ δὲ πεσόντ' ἐλέησε βοὴν ἀγαθὸς μενέλαος.
βῆ δὲ διὰ προμάχων, κεκορυθμένος αἴθοπι χαλκῷ,
σείων ἐγχείην, τοῦ δ' ὤτρυνεν μένος ἄρης,

οὐρανὸν ἐς πολύχαλκον ἐπέπληγον πόδες ἵππων,
ἂψ ἐπιμισγομένων, ὑπὸ δ' ἔστρεφον ἡνιοχῆες.
οἱ δὲ, μένος χειρῶν ἰθὺς φέρον, ἀμφὶ δὲ νύκτα
θοῦρος ἄρης ἐκάλυψε μάχῃ τρώεσσιν ἀρήγων
πάντοσ' ἐποιχόμενος. τοῦ δ' ἐκραίαινεν ἐφετμὰς
φοίβου ἀπόλλωνος χρυσαόρου, ὅς μιν ἀνώγει
τρωσὶν θυμὸν ἐγεῖραι, ἐπεὶ ἴδε παλλάδ' ἀθήνην
οἰχομένην. ἡ γάρ ῥα πέλεν δαναοῖσιν ἀρηγών.
αὐτὸς δ' αἰνείαν μάλα πίονος ἐξ ἀδύτοιο
ἧκε, καὶ ἐν στήθεσσι μένος βάλε ποιμένι λαῶν.
αἰνείας δ' ἑτάροισι μεθίστατο, τοὶ δ' ἐχάρησαν
ὡς εἶδον ζωόντε, καὶ ἀρτεμέα προσιόντα,
καὶ μένος ἐσθλὸν ἔχοντα μετάλλησάν γε μὲν οὔτι.
οὐ γὰρ ἔα πόνος ἄλλος, ὃν ἀργυρότοξος ἔγειρεν,
ἄρης τε βροτολοιγὸς, ἔρις τ' ἄμοτον μεμαυῖα.
τοὺς δ' Αἴαντε δύω, καὶ ὀδυσσεὺς, καὶ Διομήδης,
ὤτρυνον δαναοὺς πολεμιζέμεν. οἱ δὲ καὶ αὐτοὶ
οὔτε βίας τρώων ὑπεδείδισαν. οὔτε ἰωκὰς,
ἀλλ' ἔμενον νεφέλῃσιν ἐοικότες, ἅς τε κρονίων
νηνεμίης ἔστησεν ἐπ' ἀκροπόλοισιν ὄρεσσιν.
ἀτρέμας ὄφρ' εὕδῃσι μένος βορέαο, καὶ ἄλλων
ζαχρειῶν ἀνέμων, οἵ τε νέφεα σκιόεντα
πνοιῇσι λιγυρῇσι διασκιδνᾶσιν ἀέντες,
ὣς δαναοὶ τρῶας μένον ἔμπεδον οὐδ' ἐφέβοντο.
ἀτρείδης δ' ἀν' ὅμιλον ἐφοίτα, πολλὰ κελεύων.
Ὦ φίλοι, ἀνέρες ἐστὲ, καὶ ἄλκιμον ἦτορ ἕλεσθε,
ἀλλήλους τ' αἰδεῖσθε κατὰ κρατερὰς ὑσμίνας.
„ αἰδομένων τ' ἀνδρῶν πλέονες σόοι, ἠὲ πέφανται.
„ φευγόντων δ' οὔτ' ἂρ κλέος ὄρνυται, οὔτέ τις ἀλκή.
ἦ καὶ ἀκόντισε δουρὶ θοῶς. βάλε δὲ πρόμον ἄνδρα

αἰνείω

οἶος σὺν γαμβροῖσι, κασιγνήτοισί τε σοῖσι.
τῶν νῦν, οὔτιν' ἐγὼ ἰδέειν δύναμ', οὐδὲ νοῆσαι.
ἀλλὰ καταπτώσσουσι κύνες ὣς ἀμφὶ λέοντα.
ἡμεῖς δ' αὖ μαχόμεσθ', οἵ πέρ τ' ἐπίκουροι ἔνειμεν,
καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν, μάλα τηλόθεν ἥκω.
τηλοῦ γὰρ λυκίη ξάνθῳ ἔπι δινήεντι.
ἔνθ' ἄλοχόν τε φίλην ἔλιπον, καὶ νήπιον υἱόν.
κὰδ δὲ κτήματα πολλὰ, τάτ' ἔλδεται ὅς κ' ἐπιδευής.
ἀλλὰ καὶ ὧς, λυκίους ὀτρύνω, καὶ μέμον' αὐτὸς
ἀνδρὶ μαχέσσασθαι. ἀτὰρ οὔτι μοι ἐνθάδε τοῖον,
οἷόν κ' ἠὲ φέροιεν ἀχαιοὶ ἤ κεν ἄγοιεν,
τύνη δ' ἕστηκας. ἀτὰρ οὐδ' ἄλλοισι κελεύεις
λαοῖσι μενέμεν, καὶ ἀμυνέμεναι ὤρεσι.
μή πως ὡς ἀψῖσι λίνου ἁλόντε πανάγρου
ἀνδράσι δυσμενέεσσιν ἕλωρ, καὶ κύρμα γένησθε.
οἱ δὲ, τάχ' ἐκπέρσουσ' εὖ ναιομένην πόλιν ὑμήν.
σοὶ δὲ χρὴ τάδε πάντα μέλειν νύκτας τε, καὶ ἦμαρ,
ἀρχοὺς λισσομένῳ τηλεκλητῶν γ' ἐπικούρων
νωλεμέως ἐχέμεν, κρατερὴν δ' ἀποθέσθαι ἐνιπήν.
Ὣς φάτο σαρπηδὼν, δάκε δὲ φρένας ἕκτορι μῦθος.
αὐτίκα δ' ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε.
πάλλων δ' ὀξέα δοῦρα. κατὰ στρατὸν ᾤχετο πάντῃ,
ὀτρύνων μαχέσασθαι. ἔγειρε δὲ φύλοπιν αἰνήν.
οἱ δ' ἐλελίχθησαν, καὶ ἐναντίοι ἔσταν ἀχαιῶν.
ἀργεῖοι δ' ὑπέμειναν ἀολλέες, οὐδ' ἐφόβηθεν.
ὡς δ' ἄνεμος ἄχνας φορέει ἱερὰς κατ' ἀλωὰς,
ἀνδρῶν λικμώντων, ὅτε τε ξανθὴ δημήτηρ
κρίνει ἐπειγομένων ἀνέμων καρπόν τε, καὶ ἄχνας,
αἱ δ' ὑπολευκαίνονται ἀχυρμιαὶ, ὡς τότ' ἀχαιοὶ
λευκοὶ ὕπερθε γένοντο κονισάλῳ, ὅν ῥα δι' αὐτῶν

μῆνιν ἀλευάμενος ἑκατηβόλου ἀπόλλωνος.
αἰνείαν δ' ἀπάτερθεν ὁμίλου θῆκεν ἀπόλλων
περγάμῳ εἰν ἱερῇ, ὅθι οἱ νηός γ' ἐτέτυκτο.
ἤτοι τὸν λητώ τε, καὶ ἄρτεμις ἰοχέαιρα,
ἐν μεγάλῳ ἀδύτῳ ἀκέοντό τε, κύδαινόν τε.
αὐτὰρ ὁ, εἴδωλον τεῦξ' ἀργυρότοξος ἀπόλλων
αὐτῷ τ' αἰνείᾳ ἴκελον καὶ τεύχεσι τοῖον.
ἀμφὶ δ' ἄρ εἰδώλῳ τρῶες, καὶ δῖοι ἀχαιοὶ
δήουν ἀλλήλων ἀμφὶ στήθεσσι βοείας,
ἀσπίδας εὐκύκλους, λαισήϊά τε πτερόεντα.
δὴ τότε θοῦρον ἄρηα προσηύδα φοῖβος ἀπόλλων·
ἄρες ἄρες βροτολοιγὲ, μιαιφόνε τειχεσιπλῆτα,
οὐκ ἂν δὴ τόνδ' ἄνδρα μάχης ἐρύσαιο μετελθὼν
τυδείδην, ὃς νῦν γε καὶ ἂν Διῒ πατρὶ μάχοιτο;
κύπριδα μὲν πρῶτον σχεδὸν οὔτασε χεῖρ' ἐπὶ καρπῷ·
αὐτὰρ ἔπειτ' αὐτῷ μοι ἐπέσσυτο δαίμονι ἶσος.
Ὣς εἰπὼν, αὐτὸς ἐφέζετο περγάμῳ ἄκρῃ·
τρῳὰς δὲ στίχας οὖλος ἄρης ὤτρυνε μετελθὼν,
εἰδόμενος ἀκάμαντι θοῷ ἡγήτορι θρῃκῶν·
υἱάσι δὲ πριάμοιο διοτρεφέεσσι κέλευεν·
ὦ υἱεῖς πριάμοιο διοτρεφέος βασιλῆος·
ἐς τί ἔτι κτείνεσθαι ἐάσετε λαὸν ἀχαιοῖς;
ἢ εἰσόκεν ἀμφὶ πύλῃς εὖ ποιητῇσι μάχωνται,
κεῖται ἀνήρ· ὅν τ' ἶσον ἐτίομεν ἕκτορι δίῳ,
αἰνείας υἱὸς μεγαλήτορος ἀγχίσαο·
ἀλλ' ἄγε τ' ἐκ φλοίσβοιο σαώσομεν ἐσθλὸν ἑταῖρον,
ὣς εἰπὼν, ὄτρυνε μένος, καὶ θυμὸν ἑκάστου.
ἔνθ' αὖ σαρπηδὼν μάλα νείκεσεν ἕκτορα δῖον·
ἕκτορ· πῆ δή τοι μένος οἴχεται, ὃ πρὶν ἔχεσκες;
φῆς που ἄτερ λαῶν πόλιν ἑξέμεν ἠδ' ἐπικούρων

οἶος σὺν

κουρίδιον ποθέουσα πόσιν, τὸν ἄριστον ἀχαιῶν,
ἰφθίμη ἄλοχος Διομήδεος ἱπποδάμοιο.
ἦ ῥα· καὶ ἀμφοτέρῃσιν ἀπ' ἰχῶ χειρὸς ὀμόργνυ·
ἄλθετο χείρ· ὀδύναι δὲ κατηπιόωντο βαρεῖαι·
αἱ δ' αὖτ' εἰσορόωσαι ἀθηναίη τε, καὶ ἥρη,
κερτομίοις ἐπέεσσι Δία κρονίδην ἐρέθιζον·
τοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις ἀθήνη·
Ζεῦ πάτερ. ἦ ῥά τί μοι κεχολώσεαι ὅττι κεν εἴπω,
ἦ μάλα δή τινα κύπρις ἀχαιϊάδων ἀνιεῖσα,
τρωσὶν ἅμ' ἕσπεσθαι, τοὺς, νῦν ἔκπαγλ' ἐφίλησε·
τῶν τινα καρρέζουσα ἀχαιϊάδων ἐϋπέπλων,
πρὸς χρυσῇ περόνῃ καταμύξατο χεῖρα ἀραιήν.
Ὣς φάτο, μείδησεν δὲ πατὴρ ἀνδρῶν τε, θεῶν τε
καί ῥα καλεσσάμενος προσέφη χρυσῆν ἀφροδίτην,
οὔ τοι τέκνον ἐμὸν δέδοται πολεμήϊα ἔργα
ἀλλὰ σύ γ' ἱμερόεντα μετέρχεο ἔργα γάμοιο.
ταῦτα δ' ἄρηϊ θοῷ, καὶ ἀθήνῃ πάντα μελήσει.
Ὣς οἱ μὲν, τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον.
αἰνείᾳ δ' ἐπόρουσε βοὴν ἀγαθὸς Διομήδης,
γιγνώσκων ὅ οἱ αὐτὸς ὑπείρεχε χεῖρας ἀπόλλων,
ἀλλ' ὅγ' ἄρ οὐδὲ θεὸν μέγαν ἅζετο. ἵετο δ' αἰεὶ
αἰνείαν κτεῖναι, καὶ ἀπὸ κλυτὰ τεύχεα δῦσαι,
τρὶς μὲν ἔπειτ' ἐπόρουσε κατακτάμεναι μενεαίνων,
τρὶς δέ οἱ ἐστυφέλιξε φαεινὴν ἀσπίδ' ἀπόλλων,
ἀλλ' ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος
δεινὰ δ' ὁμοκλήσας, προσέφη ἑκάεργος ἀπόλλων
Φράζεο τυδείδη, καὶ χάζεο, μηδὲ θεοῖσιν
» ἶσ' ἔθελε φρονέειν, ἐπεὶ οὔποτε φῦλον ὁμοῖον
», ἀθανάτων τε θεῶν χαμαὶ ἐρχομένων τ' ἀνθρώπων.
Ὣς φάτο, τυδείδης δ' ἀνεχάζετο τυτθὸν ὀπίσσω

ἐξ ἀνδρῶν, χαλέπ' ἄλγε' ἐπ' ἀλλήλοισι τιθέντες·
τλῆ μὲν ἄρης, ὅτε μιν ὦτος, κρατερός τ' ἐφιάλτης,
παῖδες ἀλωῆος δῆσαν κρατερῷ ἐνὶ δεσμῷ,
χαλκέῳ δ' ἐν κεράμῳ δέδετο τρισκαίδεκα μῆνας·
καὶ νύκεν ἔνθ' ἀπόλοιτο ἄρης ἆτος πολέμοιο·
εἰ μὴ μητρυιὴ περικαλλὴς ἠερίβοια,
ἑρμέᾳ ἐξήγγειλεν, ὁ δ' ἐξέκλεψεν ἄρηα,
ἤδη τειρόμενον, χαλεπὸς δὲ ἑ δεσμὸς ἐδάμνα.
τλῆ δ' ἥρη· ὅτε μιν κρατερὸς παῖς ἀμφιτρύωνος
δεξιτερὸν κατὰ μαζὸν ὀϊστῷ τριγλώχινι
βεβλήκει, τότε καὶ μιν ἀνήκεστον λάβεν ἄλγος.
τλῆ δ' ἀΐδης ἐν τοῖσι πελώριος ὠκὺν ὀϊστὸν
εὖτέ μιν ὠὑτὸς ἀνὴρ υἱὸς Διὸς αἰγιόχοιο
ἐν πύλῳ ἐν νεκύεσσι βαλὼν ὀδύνῃσιν ἔδωκεν,
αὐτὰρ ὁ, βῆ πρὸς δῶμα Διὸς, καὶ μακρὸν ὄλυμπον,
κῆρ ἀχέων, ὀδύνῃσι πεπαρμένος, αὐτὰρ ὀϊστὸς
ὤμῳ ἐνὶ στιβαρῷ ἠλήλατο· κῆδε δὲ θυμόν.
τῷ δ' ἐπὶ παιήων ὀδυνήφατα φάρμακα πάσσων,
ἠκέσατ'· οὐ μὲν γάρ τι κατὰ θνητός γ' ἐτέτυκτο
σχέτλιος, ὀβριμοεργός, ὃς οὐκ ὄθετ' αἴσυλα ῥέζων,
ὃς τόξοισιν ἔκηδε θεοὺς, οἳ ὄλυμπον ἔχουσιν,
σοὶ δ' ἐπὶ τοῦτον ἀνῆκε θεὰ γλαυκῶπις ἀθήνη,
νήπιος· οὐδὲ τὸ οἶδε κατὰ φρένα τυδέος υἱός,
» ὅττι μάλ' οὐ δηναιὸς, ὃς ἀθανάτοισι μάχοιτο·
» οὐδέ τι μιν παῖδες ποτὶ γούνασι παππάζουσιν
» ἐλθόντ' ἐκ πολέμοιο, καὶ αἰνῆς δηϊοτῆτος.
τῷ, νῦν τυδείδης, εἰ καὶ μάλα καρτερός ἐστι,
φραζέσθω, μήτις οἱ ἀμείνων σεῖο μάχηται,
μὴ δὴν αἰγιάλεια περίφρων ἀδρηστίνη
ἐξ ὕπνου γοόωσα φίλους οἰκῆας ἐγείρῃ,

κουρίδιον

ἀχθομένην ὀδύνῃσι. μελαίνετο δὲ χρόα καλόν.
εὗρεν ἔπειτα μάχης ἐπ' ἀριστερὰ θοῦρον ἄρηα,
ἥμενον. ἠέρι δ' ἔγχος ἐκέκλιτο, καὶ ταχέ' ἵππω.
ἡ δὲ, γνὺξ ἐριποῦσα κασιγνήτοιο φίλοιο,
πολλὰ λισσομένη, χρυσάμπυκας ᾔτεεν ἵππους.
φίλε κασίγνητ' ἐκκόμισαι τέ με. δὸς δέ μοι ἵππους,
ὄφρ' ἐς ὄλυμπον ἵκωμαι, ἵν' ἀθανάτων ἕδος ἐστί,
λίην ἄχθομαι ἕλκος, ὅ με βροτὸς οὔτασεν ἀνὴρ
τυδεΐδης ὃς νῦν γε καὶ ἂν Διῒ πατρὶ μάχοιτο.
ὣς φάτο. τῇ δ' ἄρης δῶκε χρυσάμπυκας ἵππους.
ἡ δ' ἐς δίφρον ἔβαινεν ἀκηχεμένη φίλον ἦτορ.
πὰρ δέ οἱ ἶρις ἔβαινε, καὶ ἡνία λάζετο χερσί.
μάστιξεν δ' ἐλάαν, τὼ δ' οὐκ ἀέκοντε πετέσθην.
αἶψα δ' ἔπειθ' ἵκοντο θεῶν ἕδος αἰπὺν ὄλυμπον.
ἔνθ' ἵππους ἔστησε ποδήνεμος ὠκέα ἶρις,
λύσασ' ἐξ ὀχέων. παρὰ δ' ἀμβρόσιον βάλεν εἶδαρ.
ἡ δ' ἐν γούνασι πῖπτε Διώνης δῖ' ἀφροδίτη
μητρὸς ἑῆς. ἡ δ' ἀγκὰς ἐλάζετο θυγατέρα ἥν.
χειρί τέ μιν κατέρεξεν, ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε.
τίς νύ σε τοιάδ' ἔρεξε φίλον τέκος οὐρανιώνων
μαψιδίως, ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῇ;
Τὴν δ' ἠμείβετ' ἔπειτα φιλομμειδὴς ἀφροδίτη.
οὖτά με τυδέος υἱὸς ὑπέρθυμος Διομήδης,
οὕνεκ' ἐγὼ φίλον υἱὸν ὑπεξέφερον πολέμοιο
αἰνείαν, ὃς ἐμοὶ πάντων πολὺ φίλτατός ἐστιν,
οὐ γὰρ ἔτι τρώων, καὶ ἀχαιῶν φύλοπις αἰνή.
ἀλλ' ἤδη δαναοί γε, καὶ ἀθανάτοισι μάχονται,
Τὴν δ' ἠμείβετ' ἔπειτα Διώνη δῖα θεάων.
τέτλαθι τέκνον ἐμὸν, καὶ ἀνάσχεο κηδομένη περ.
πολλοὶ γὰρ δὴ τλῆμεν ὀλύμπια δώματ' ἔχοντες

ἐξέλασε τρώων μετ' ἐϋκνήμιδας ἀχαιούς.
δῶκε δὲ Δηϊπύλῳ ἑτάρῳ φίλῳ, ὃν περὶ πάσης
τῖεν ὁμιλικίης, ὅτι οἱ φρεσὶν ἄρτια ᾔδη,
νηυσὶν ἐπὶ γλαφυρῇσιν ἐλαυνέμεν. αὐτὰρ ὅγ' ἥρως
ὧν ἵππων ἐπιβὰς, ἔλαβ' ἡνία σιγαλόεντα.
αἶψα δὲ τυδείδην μέθεπε κρατερώνυχας ἵππους
ἐμμεμαώς. ὁ, δὲ Κύπριν ἐπῴχετο νηλέϊ χαλκῷ.
γιγνώσκων ὅτ' ἄναλκις ἔην θεός. οὐδὲ θεάων,
τάων, αἵτ' ἀνδρῶν πόλεμον κατακοιρανέουσιν.
οὔτ' ἄρ ἀθηναίη, οὔτε πτολίπορθος ἐνυώ.
ἀλλ' ὅτε δή ῥ' ἐκίχανε πολὺν καθ' ὅμιλον ὀπάζων,
ἔνθ' ἐπορεξάμενος μεγαθύμου Τυδέος υἱὸς,
ἄκρην οὔτασε χεῖρα μεταλμένος ὀξέϊ χαλκῷ
ἀβληχρήν. εἶθαρ δὲ δόρυ χροὸς ἀντετόρησεν
ἀμβροσίου διὰ πέπλου, ὅν οἱ χάριτες κάμον αὐταί.
πρυμνὸν ὕπερ θέναρος. ῥέε δ' ἄμβροτον αἷμα θεοῖο
ἰχὼρ, οἷός πέρ τε ῥέει μακάρεσσι θεοῖσι,
οὐ γὰρ σῖτον ἔδουσ', οὐ πίνουσ' αἴθοπα οἶνον.
τοὔνεκ' ἀναίμονές εἰσι καὶ ἀθάνατοι καλέονται.
ἡ δὲ, μέγ' ἰάχουσα, ἀπὸ ἕο κάββαλεν υἱόν.
καὶ τὸν μὲν μετὰ χερσὶν ἐρύσατο φοῖβος ἀπόλλων
κυανέῃ νεφέλῃ, μή τις δαναῶν ταχυπώλων
χαλκὸν ἐνὶ στήθεσσι βαλὼν, ἐκ θυμὸν ἕλοιτο.
τῇ δ' ἐπὶ μακρὸν ἄϋσε βοὴν ἀγαθὸς Διομήδης,
εἶκε Διὸς θύγατερ πολέμου. καὶ δηϊοτῆτος
ἦ οὐχ ἅλις ὅτι γυναῖκας ἀνάλκιδας ἠπεροπεύεις;
εἰ δὲ σύ γ' ἐς πόλεμον πωλήσεαι, ἦ τέ σ' ὀΐω
ῥιγήσειν πόλεμόν γε, καὶ εἴ χ' ἑτέρωθι πύθηαι.
Ὣς ἔφαθ'. ἣ δ' ἀλύουσ' ἀπεβήσατο. τεῖρε δ' αἰνῶς
τὴν, μὲν ἄρ Ἶρις ἑλοῦσα ποδήνεμος ἔξαγ' ὁμίλου,

ἀχθομένην

ἤριπε δ' ἐξ ὀχέων, ἀράβησε δὲ τεύχε' ἐπ' αὐτῷ
αἰόλα, παμφανόωντα, παρέτρεσαν δέ οἱ ἵπποι
ὠκύποδες. τοῦ δ' αὖθι λύθη ψυχή τε, μένος τε.
αἰνείας δ' ἀπόρουσε σὺν ἀσπίδι, δουρί τε μακρῷ,
δείσας μή πως οἱ ἐρυσαίατο νεκρὸν ἀχαιοί,
ἀμφὶ δ' ἄρ αὐτῷ βαῖνε λέων ὣς ἀλκὶ πεποιθώς,
πρόσθε δέ οἱ δόρυ τ' ἔσχε, καὶ ἀσπίδα πάντοτε ἴσην.
τὸν, κτάμεναι μεμαὼς, ὅς τις τοῦ γ' ἀντίος ἔλθοι.
σμερδαλέα ἰάχων, ὁ δὲ, χερμάδιον λάβε χειρὶ
τυδείδης μέγα ἔργον, ὃ οὐ δύο γ' ἄνδρε φέροιεν,
οἷοι νῦν βροτοί εἰσ', ὁ δὲ, μιν ῥέα πάλλε καὶ οἶος.
τῷ βάλεν αἰνείαο κατ' ἰσχίον, ἔνθά τε μηρὸς
ἰσχίῳ ἐνστρέφεται, κοτύλην δέ τέ μιν καλέουσι.
θλάσε δέ οἱ κοτύλην, πρὸς δ' ἄμφω ῥῆξε τένοντε.
ὦσε δ' ἀπὸ ῥινὸν τρηχὺς λίθος. αὐτὰρ ὅ γ' ἥρως
ἔστη γνὺξ ἐειπὼν, καὶ ἐρείσατο χειρὶ παχείῃ
γαίης, ἀμφὶ δὲ ὄσσε κελαινὴ νὺξ ἐκάλυψε.
καὶ νύ κεν ἔνθ' ἀπόλοιτο ἄναξ ἀνδρῶν αἰνείας.
εἰ μὴ ἄρ ὀξὺ νόησε Διὸς θυγάτηρ ἀφροδίτη
μήτηρ, ἥ μιν ὑπ' ἀγχίσῃ τέκε βουκολέοντι,
ἀμφὶ δ' ἑὸν φίλον υἱὸν ἐχεύατο πήχεε λευκώ.
πρόσθε δέ οἱ πέπλοιο φαεινοῦ πτύγμ' ἐκάλυψεν
ἕρκος ἔμεν βελέων, μή τις δαναῶν ταχυπώλων
χαλκὸν ἐνὶ στήθεσσι βαλὼν, ἀπὸ θυμὸν ἕλοιτο.
ἡ μὲν, ἑὸν φίλον υἱὸν ὑπεξέφερεν πολέμοιο.
οὐδ' υἱὸς Καπανῆος ἐλήθετο συνθεσιάων,
τάων, ἃς ἐπέτελλε βοὴν ἀγαθὸς Διομήδης.
ἀλλ' ὅ γε, τοὺς μὲν ἑοὺς ἠρύκακε μώνυχας ἵππους
νόσφιν ἀπὸ φλοίσβου, ἐξ ἄντυγος ἡνία τείνας.
αἰνείαο δ' ἐπαΐξας, καλλίτριχας ἵππους

ἐκ δ' ἐλάσαι τρώων μετ' ἐϋκνήμιδας ἀχαιοὺς·
τῆς γάρ τοι γενεῆς, ἧς τρωΐπερ εὐρύοπα Ζεὺς
δῶχ' υἷος ποινὴν γανυμήδεος, οὕνεκ' ἄριστοι
ἵππων ὅσσοι ἔασιν ὑπ' ἠῶτ', ἠέλιόντε,
τῆς γενεῆς ἔκλεψεν ἄναξ ἀνδρῶν ἀγχίσης
λάθρῃ λαομέδοντος ὑποσχὼν θήλεας ἵππους·
τῶν, οἱ ἓξ ἐγένοντο ἐνὶ μεγάροισι γενέθλη,
τοὺς μὲν τέσσαρας αὐτὸς ἔχων, ἀτίταλλ' ἐπὶ φάτνῃ,
τὼ δὲ δύ' αἰνείᾳ δῶκεν μήστωρε φόβοιο,
εἰ τούτω κε λάβοιμεν, ἀροίμεθά κε κλέος ἐσθλόν.
ὣς οἱ μὲν, τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
τὼ δὲ τάχ' ἐγγύθεν ἦλθον ἐλαύνοντ' ὠκέας ἵππους.
τὸν, πρότερος προσέειπε λυκάονος ἀγλαὸς υἱός.
Καρτερόθυμε δαΐφρον ἀγαυοῦ τυδέος υἱὲ,
ἦ μάλα σ' οὐ βέλος ὠκὺ δαμάσσατο, πικρὸς ὀϊστός·
νῦν αὖτ' ἐγχείῃ πειρήσομαι, αἴ κε τύχοιμι·
ἦ ῥα, καὶ ἀμπεπαλὼν, προΐει δολιχόσκιον ἔγχος.
καὶ βάλε τυδεΐδαο κατ' ἀσπίδα, τῆς δὲ διαπρὸ
αἰχμὴ χαλκείη πταμένη, θώρηκι πελάσθη·
τῷ δ' ἐπὶ μακρὸν ἄϋσε λυκάονος ἀγλαὸς υἱός.
βέβληαι κενεῶνα διαμπερὲς, οὐδέ σ' ὀΐω
δηρὸν ἔτ' ἀνσχήσεσθαι, ἐμοὶ δὲ μέγ' εὖχος ἔδωκας,
Τὸν δ' οὐ ταρβήσας, προσέφη κρατερὸς Διομήδης,
ἤμβροτες· οὐδ' ἔτυχες, ἀτὰρ οὐ μὲν σφῶΐγ' ὀΐω
πρίν γ' ἀποπαύσεσθαι, πρίν γ' ἢ ἕτερόν γε πεσόντα
αἵματος ἆσαι ἄρηα ταλαύρινον πολεμιστήν.
Ὣς φάμενος, προέηκε, βέλος δ' ἴθυνεν ἀθήνη
ῥῖνα παρ' ὀφθαλμόν, λευκοὺς δ' ἐπέρησεν ὀδόντας.
τοῦ δ' ἀπὸ μὲν γλῶσσαν πρυμνὴν τάμε χαλκὸς ἀτειρὴς
αἰχμὴ δ' ἐξεχύθη παρὰ νείατον ἀνθερεῶνα,

ἤριπε

ἐκφερέμεν πολέμοιο, τεὸν φθόγγον ποθέοντε.
νῶϊ δ' ἐπαΐξας μεγαθύμου Τυδέος υἱός,
αὐτώ τε κτείνῃ, καὶ ἐλάσσῃ μώνυχας ἵππους.
ἀλλὰ σύγ' αὐτὸς ἔλαυνε τε' ἅρματα, καὶ τεὼ ἵππω·
τόνδε δ' ἐγὼν ἐπιόντα δεδέξομαι ὀξέϊ δουρί.
Ὣς ἄρα φωνήσαντες, ἐς ἅρματα ποικίλα βάντες,
ἐμμεμαῶτ' ἐπὶ Τυδεΐδῃ ἔχον ὠκέας ἵππους,
τοὺς δὲ ἴδε Σθένελος Καπανήϊος ἀγλαὸς υἱός.
αἶψα δὲ Τυδεΐδην ἔπεα πτερόεντα προσηύδα.
Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ
ἄνδρ' ὁρόω κρατερὼ ἐπὶ σοὶ μεμαῶτε μάχεσθαι,
ἶν' ἀπέλεθρον ἔχοντας, ὁ μὲν, τόξων εὖ εἰδὼς
Πάνδαρος υἱὸς δ' αὖτε Λυκάονος εὔχεται εἶναι·
Αἰνείας δ' υἱὸς μεγαλήτορος Ἀγχίσαο
εὔχεται ἐκγεγάμεν· μήτηρ δέ οἱ ἐστ' Ἀφροδίτη.
ἀλλ' ἄγε δὴ χαζώμεθ' ἐφ' ἵππων· μηδέ μοι οὕτω
θῦνε διὰ προμάχων, μήπως φίλον ἦτορ ὀλέσσῃς.
Τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης·
μήτι φόβον δ' ἀγόρευ', ἐπεὶ οὐδέ σε πεισέμεν οἴω.
οὐ γάρ μοι γενναῖον ἀλυσκάζοντι μάχεσθαι,
οὐδὲ καταπτώσσειν· ἔτι μοι μένος ἔμπεδόν ἐστιν.
ὀκνείω δ' ἵππων ἐπιβαινέμεν· ἀλλὰ καὶ αὔτως,
ἀντίον εἶμ' αὐτῶν· τρεῖν μ' οὐκ ἐᾷ Παλλὰς Ἀθήνη.
τούτω δ' οὐ πάλιν αὖτις ἀποίσετον ὠκέες ἵπποι,
ἄμφω ἀφ' ἡμείων, εἴ γοῦν ἕτερός γε φύγῃσιν.
ἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ φρεσὶ βάλλεο σῇσιν
αἴ κεν μοι πολύβουλος Ἀθήνη κῦδος ὀρέξῃ
ἀμφοτέρω κτεῖναι, σὺ δὲ τούσδε μὲν ὠκέας ἵππους
αὐτοῦ ἐρυκακέειν, ἐξ ἄντυγος ἡνία τείνας.
Αἰνείαο δ' ἐπαΐξαι, μεμνημένος ἵππων.

ὣς λίπον· αὐτὰρ πεζὸς ἐς Ἴλιον ἐλήλυθα,
τόξοισιν πίσυνος· τὰ δέ μ' οὐκ ἄρ' ἔμελλον ὀνήσειν.
ἤδη γὰρ δοιοῖσιν ἀριστήεσσιν ἀφῆκα,
τυδεΐδῃ τε, καὶ ἀτρεΐδῃ· ἐκ δ' ἀμφοτέροιιν
ἀτρεκὲς αἷμ' ἔσσευα βαλών· ἤγειρα δὲ μᾶλλον.
τῷ ῥα κακῇ αἴσῃ ἀπὸ πασσάλου ἀγκύλα τόξα
ἤματι τῷ ἑλόμην, ὅτε Ἴλιον εἰς ἐρατεινὴν
ἡγεόμην Τρώεσσι, φέρων χάριν Ἕκτορι δίῳ,
εἰ δέ κε νοστήσω, καὶ ἐσόψομαι ὀφθαλμοῖσι
πατρίδ' ἐμὴν, ἄλοχόν τε, καὶ ὑψερεφὲς μέγα δῶμα,
αὐτίκ' ἔπειτ' ἀπ' ἐμεῖο κάρη τάμοι ἀλλότριος φὼς,
εἰ μὴ ἐγὼ τάδε τόξα φαεινῷ ἐν πυρὶ θείην,
χερσὶ διακλάσσας· ἀνεμώλια γάρ μοι ὀπηδεῖ.
Τὸν δ' αὖτ' Αἰνείας Τρώων ἀγὸς ἀντίον ηὔδα·
μὴ δ' οὕτως ἀγόρευε· πάρος δ' οὐκ ἔσσεται ἄλλως,
πρίν γ' ἐπὶ νῶ τῷδ' ἀνδρὶ σὺν ἵπποισι, καὶ ὄχεσφιν
ἀντιβίην ἐλθόντε σὺν ἔντεσι πειρηθῆναι.
ἀλλ' ἄγ' ἐμῶν ὀχέων ἐπιβήσεο, ὄφρα ἴδηαι
οἷοι Τρώϊοι ἵπποι ἐπιστάμενοι πεδίοιο,
κραιπνὰ μάλ' ἔνθα καὶ ἔνθα διωκέμεν, ἠδὲ φέβεσθαι,
τὼ, καὶ νῶϊ πόλινδε σαώσετον, εἴπερ ἂν αὖτε
Ζεὺς ἐπὶ τυδεΐδῃ Διομήδεϊ κῦδος ὀρέξῃ.
ἀλλ' ἄγε νῦν μάστιγα, καὶ ἡνία σιγαλόεντα
δέξαι· ἐγὼ δ' ἵππων ἐπιβήσομαι, ὄφρα μάχωμαι.
ἠὲ σὺ τόνδε δέδεξο· μελήσουσιν δ' ἐμοὶ ἵπποι.
Τὸν δ' αὖτε προσέειπε λυκάονος ἀγλαὸς υἱός·
Αἰνεία, σὺ μὲν αὐτὸς ἔχ' ἡνία, καὶ τεὼ ἵππω·
μᾶλλον ὑφ' ἡνιόχῳ εἰωθότι καμπύλον ἅρμα
οἴσετον, εἴπερ ἂν αὖτε φεβώμεθα τυδέος υἱόν.
μὴ τὼ μὲν δείσαντε, ματήσετον, οὐδ' ἐθέλητον

ἐκφερέμεν

ἀλλ' ἄγε τῷδ' ἔφες ἀνδρὶ βέλος, Διὶ χεῖρας ἀνασχών
ὅς τις ὅδε κρατέει, καὶ δὴ κακὰ πολλὰ ἔοργε
τρῶας ἐπεὶ πολλῶν τε, καὶ ἐσθλῶν γούνατ' ἔλυσεν
εἰ μή τις θεός ἐστι κοτεσσάμενος τρώεσσιν,
ἱρῶν μηνίσας· χαλεπὴ δὲ θεοῦ ἔπι μῆνις·
Τὸν δ' αὖτε προσέειπε λυκάονος ἀγλαὸς υἱός·
αἰνεία τρώων βουληφόρε χαλκοχιτώνων·
τυδεΐδῃ μιν ἔγωγε δαΐφρονι πάντα εἴσκω,
ἀσπίδι γιγνώσκων, αὐλώπιδί τε τρυφαλείῃ,
ἵππους τ' εἰσορόων· σάφα δ' οὐκ οἶδ' εἰ θεός ἐστιν,
εἰ δ' ὅγ' ἀνήρ, ὅν φημι δαΐφρων τυδέος υἱός,
οὐχ' ὅγ' ἄνευθε θεοῦ τάδε μαίνεται, ἀλλά τις ἄγχι
ἕστηκ' ἀθανάτων, νεφέλῃ εἰλυμένος ὤμους,
ὃς τούτου βέλος ὠκὺ κιχήμενον ἔτραπεν ἄλλῃ.
ἤδη γάρ οἱ ἐφῆκα βέλος, καί μιν βάλον ὦμον
δεξιὸν, ἀντικρὺ διὰ θώρηκος γυάλοιο·
καί μιν ἔγωγ' ἐφάμην ἀϊδωνῆϊ προϊάψειν,
ἔμπης δ' οὐκ ἐδάμασσα· θεὸς νύ τις ἐστὶ κοτήεις,
ἵπποι δ' οὐ παρέασι, καὶ ἅρματα, τῶν κ' ἐπιβαίην,
ἀλλά που ἐν μεγάροισι λυκάονος ἕνδεκα δίφροι
καλοὶ, πρωτοπαγεῖς, νεοτευχέες, ἀμφὶ δὲ πέπλοι
πέπτανται· παρὰ δέ σφιν ἑκάστῳ δίζυγες ἵπποι
ἑστᾶσιν, κρῖ λευκὸν ἐρεπτόμενοι, καὶ ὀλύρας,
ἦ μέν μοι μαλὰ πολλὰ γέρων αἰχμητὰ λυκάων
ἐρχομένῳ ἐπέτελλε δόμοις ἐνὶ ποιητοῖσιν,
ἵπποισίν μ' ἐκέλευε, καὶ ἅρμασιν ἐμμεμαῶτα,
ἀρχεύειν τρώεσι κατὰ κρατερὰς ὑσμίνας.
ἀλλ' ἐγὼ οὐ πιθόμην, ἦ τ' ἂν πολὺ κέρδιον ἦεν,
ἵππων φειδόμενος μή μοι δευοίατο φορβῆς.
ἀνδρῶν εἰλομένων εἰωθότες ἔδμεναι ἄδην,

ἔνθ' ἕλεν ἀσύνοον, καὶ ὑπείνορα ποιμένα λαῶν,
τὸν μὲν, ὑπὲρ μαζοῖο βαλὼν χαλκήρεϊ δουρί,
τὸν δ' ἕτερον ξίφεϊ μεγάλῳ κληῖδα παρ' ὦμον
πλῆξ'· ἀπὸ δ' αὐχένος ὦμον ἐέργαθεν ἠδ' ἀπὸ νώτου,
τοὺς μὲν, ἔασ', ὃ δ' ἄβαντα μετῴχετο καὶ πολύϊδον,
υἱέας εὐρυδάμαντος ὀνειροπόλοιο γέροντος·
τοῖς, οὐκ ἐρχομένοις, ὁ γέρων ἐκρίνατ' ὀνείρους,
ἀλλά σφεας κρατερὸς Διομήδης ἐξενάριξε·
βῆ δὲ μετὰ ξάνθον τε, Θόωνά τε, φαίνοπος υἷε
ἄμφω τηλυγέτω, ὃ δ' ἐτείρετο γήραϊ λυγρῷ,
υἱὸν δ' οὐ τέκετ' ἄλλον ἐπὶ κτεάτεσσι λιπέσθαι,
ἔνθ' ὅγε τοὺς, ἐνάριξε, φίλον δ' ἐξαίνυτο θυμὸν
ἀμφοτέροιν, πατέρι δὲ γόον, καὶ κήδεα λυγρὰ
λεῖπ', ἐπεὶ οὐ ζώοντε μάχης ἐκνοστήσαντε,
δέξατο, χηρωσταὶ δὲ διὰ κτῆσιν δατέοντο,
ἔνθ' υἷας πριάμοιο δύω λάβε δαρδανίδαο,
εἰν ἑνὶ δίφρῳ ἐόντας, ἐχέμονά τε, χρόμιόν τε,
ὡς δὲ λέων ἐν βουσὶ θορὼν ἐξ αὐχένα ἄξει
πόρτιος ἠὲ βοὸς ξύλοχον καταβοσκομενάων,
ὣς τοὺς ἀμφοτέρους ἐξ ἵππων τυδέος υἱὸς
βῆσε κακῶς ἀέκοντας, ἔπειτα δὲ τεύχε' ἐσύλα·
ἵππους δ' οἷς ἑτάροισι δίδου μετὰ νῆας ἐλαύνειν·
τὸν δ' ἴδεν αἰνείας ἀλαπάζοντα στίχας ἀνδρῶν,
βῆ δ' ἴμεν ἄντε μάχην, καὶ ἀνὰ κλόνον ἐγχειάων·
πάνδαρον ἀντίθεον διζήμενος εἴπου ἐφεύροι,
εὗρε λυκάονος υἱὸν, ἀμύμονά τε, κρατερόν τε·
στῆ δὲ πρόσθ' αὐτοῖο ἔπος τέ μιν ἀντίον ηὔδα·
πάνδαρε, ποῦ τοι τόξον· ἰδὲ πτερόεντες ὀϊστοὶ,
καὶ κλέος, ᾧ οὔτις τοι ἐρίζεται ἐνθάδε γ' ἀνήρ,
οὐδέ τις ἐν λυκίῃ σέο γ' εὔχεται εἶναι ἀμείνων·

ἀλλ' ἄγε

Δὴ τότ' ἔπειτ' ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης·
Κλῦθί μοι αἰγιόχοιο Διὸς τέκος ἀτρυτώνη,
εἴποτέ μοι καὶ πατρὶ φίλα φρονέουσα παρέστης
δηΐῳ ἐν πολέμῳ· νῦν αὖτ' ἐμὲ φίλαι ἀθήνη·
δὸς δέ τε μ' ἄνδρα ἑλεῖν, καὶ ἐς ὁρμὴν ἔγχεος ἐλθεῖν,
ὅς μ' ἔβαλε φθάμενος, καὶ ἐπεύχεται· οὐδέ με φησὶ
δηρὸν ἔτ' ὄψεσθαι λαμπρὸν φάος ἠελίοιο.
Ὣς ἔφατ' εὐχόμενος, τοῦ δ' ἔκλυε παλλὰς ἀθήνη.
γυῖα δ' ἔθηκεν ἐλαφρά, πόδας, καὶ χεῖρας ὕπερθεν.
ἀγχοῦ δ' ἱσταμένη, ἔπεα πτερόεντα προσηύδα·
θαρσῶν νῦν Διόμηδες, ἐπὶ τρώεσσι μάχεσθαι.
ἐν γάρ τοι στήθεσσι μένος πατρώϊον ἧκα
ἄτρομον, οἷον ἔχεσκε σακέσπαλος ἱππότα τυδεύς.
ἀχλὺν δ' αὖ τοι ἀπ' ὀφθαλμῶν ἕλον, ἣ πρὶν ἐπῆεν,
ὄφρ' εὖ γινώσκῃς ἠμὲν θεὸν, ἠδὲ καὶ ἄνδρα·
τῷ, νῦν αἴκε θεὸς πειρώμενος ἐνθάδ' ἵκηται,
μή τι σύ γ' ἀθανάτοισι θεοῖς ἀντικρὺ μάχεσθαι
τοῖς ἄλλοις· ἀτὰρ εἴκε Διὸς θυγάτηρ ἀφροδίτη
ἔλθῃσ' ἐς πόλεμον, τήν γ' οὐτάμεν ὀξέϊ χαλκῷ.
ἡ μὲν, ἄρ ὡς εἰποῦσ' ἀπέβη γλαυκῶπις ἀθήνη.
τυδείδης δ' ἐξαῦτις ἰὼν, προμάχοισιν ἐμίχθη
καὶ πρίνπερ θυμῷ μεμαὼς τρώεσσι μάχεσθαι.
δὴ τότε μιν τρὶς τόσσον ἕλεν μένος, ὥς τε λέοντα
ὅν ῥά τε ποιμὴν ἀγρῷ ἐπ' εἰροπόκοις ὀΐεσσι,
χραύσῃ μὲν τ' αὐλῆς ὑπεράλμενον, οὐδὲ δαμάσσῃ·
τοῦ μέν τε σθένος ὦρσεν, ἔπειτα δέ τ' οὐ προσαμύνει·
ἀλλὰ κατὰ σταθμοὺς δύεται, τὰ δ' ἐρῆμα φοβεῖται·
αἱ μὲν τ' ἀγχιστῖναι ἐπ' ἀλλήλοισι κέχυνται,
αὐτὰρ ὃ ἐμμεμαὼς, βαθέης ἐξάλλεται αὐλῆς·
ὣς μεμαὼς, τρώεσσι μίγη κρατερὸς Διομήδης·

ὣς οἳ μὲν, πονέοντο κατὰ κρατερὴν ὑσμίνην·
τυδεΐδην δ' οὐκ ἂν γνοίης ποτέροισι μετείη·
ἠὲ μετὰ τρώεσσιν ὁμιλέοι, ἦ μετ' ἀχαιοῖς·
θῦνε γὰρ ἀμπεδίον ποταμῷ πλήθοντι ἐοικὼς
χειμάῤῥῳ, ὅς τ' ὦκα ῥέων ἐκέδασσε γεφύρας·
τὸν δ' οὔτ' ἄρ τε γέφυραι ἐεργμέναι ἰσχανόωσιν,
οὔτ' ἄρα ἕρκεα ἴσχει ἀλωάων ἐριθηλέων.
ἐλθόντ' ἐξαπίνης, ὅτ' ἐπιβρίσῃ Διὸς ὄμβρος.
πολλὰ δ' ὑπ' αὐτοῦ ἔργα κατήριπε κάλ' αἰζηῶν.
ὣς ὑπὸ τυδεΐδῃ πυκιναὶ κλονέοντο φάλαγγες
τρώων. οὐδ' ἄρα μιν μίμνον πολέες περ ἐόντες.
τὸν δ' ὡς οὖν ἐνόησε λυκάονος ἀγλαὸς υἱὸς
θύνοντ' ἀμπεδίον, πρὸ ἕθεν κλονέοντα φάλαγγας,
αἶψ' ἐπὶ τυδεΐδῃ ἐτιταίνετο καμπύλα τόξα,
καὶ βάλ' ἐπαΐσσοντα, τυχὼν κατὰ δεξιὸν ὦμον
θώρηκος γύαλον. διὰ δ' ἔπτατο πικρὸς ὀϊστός.
ἀντικρὺ δὲ διέσχε. παλάσσετο δ' αἵματι θώρηξ.
τῷ δ' ἐπὶ μακρὸν ἄϋσε λυκάονος ἀγλαὸς υἱός.
ὄρνυσθε τρῶες μεγάθυμοι κέντορες ἵππων.
βέβληται γὰρ ἄριστος ἀχαιῶν, οὐδέ ἕ φημι
δὴθ' ἀνσχήσεσθαι κρατερὸν βέλος, εἰ ἐτεόν με
ὦρσεν ἄναξ Διὸς υἱὸς ἀπορνύμενον λυκίηθεν.
Ὣς ἔφατ' εὐχόμενος· τὸν δ' οὐ βέλος ὠκὺ δάμασσεν·
ἀλλ' ἀναχωρήσας, πρόσθ' ἵπποιιν καὶ ὄχεσφιν,
ἔστη. καὶ σθένελον προσέφη καπανήϊον υἱόν.
ὄρσο πέπον καπανηϊάδη, καταβήσεο δίφρου,
ὄφρά μοι ἐξ ὤμοιο ἐρύσσῃς πικρὸν ὀϊστόν.
Ὣς ἄρ' ἔφη. σθένελος δὲ καθ' ἵππων ἆλτο χαμᾶζε.
πὰρ δὲ στὰς, βέλος ὠκὺ διαμπερὲς ἐξέρυσ' ὤμου.
αἷμα δ' ἀνηκόντιζε διὰ στρεπτοῖο χιτῶνος.

δὴ τότ'

οὐδ' ἑκηβολίαι, ᾗσιν τὸ πρίν γ' ἐκέκαστο,
ἀλλά μιν ἀτρεΐδης δουρικλυτὸς μενέλαος
πρόσθεν ἕθεν φεύγοντα, μετάφρενον οὔτασε δουρὶ
ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν.
ἤριπε δὲ πρηνής, ἀράβησε δὲ τεύχε' ἐπ' αὐτῷ.
Μηριόνης δέ, φέρεκλον ἐνήρατο τέκτονος υἱὸν.
ἁρμονίδεω. ὃς χερσὶν ἐπίστατο δαίδαλα πάντα
τεύχειν, ἔξοχα γάρ μιν ἐφίλατο παλλὰς ἀθήνη.
ὃς καὶ ἀλεξάνδρῳ τεκτήνατο νῆας ἐΐσας
ἀρχεκάκους, αἳ πᾶσι κακὸν τρώεσσι γένοντο,
οἷ τ' αὐτῷ ἐπεὶ οὔ τι θεῶν ἐκθέσφατα ᾔδη.
τὸν μὲν μηριόνης ὅτε δὴ κατέμαρπτε διώκων,
βεβλήκει γλουτὸν κατὰ δεξιόν, ἣ δὲ διαπρὸ
ἀντικρὺ κατὰ κύστιν ὑπ' ὀστέον ἤλυθ' ἀκωκή.
γνὺξ δ' ἔριπ' οἰμώξας. θάνατος δέ μιν ἀμφεκάλυψε.
πήδαιον δ' ἄρ' ἔπεφνε μέγης ἀντήνορος υἱὸν,
ὅς ῥα νόθος μὲν ἔην, πύκα δ' ἔτρεφε δῖα θεανὼ
ἶσα φίλοισι τέκεσσι χαριζομένη πόσεϊ ᾧ.
τὸν μὲν φυλεΐδης δουρικλυτὸς ἐγγύθεν ἐλθὼν,
βεβλήκει κεφαλῆς κατὰ ἰνίον ὀξέϊ δουρί.
ἀντικρὺ δ' ἀν' ὀδόντας ὑπὸ γλῶσσαν τάμε χαλκός,
ἤριπε δ' ἐν κονίῃ. ψυχρὸν δ' ἕλε χαλκὸν ὀδοῦσιν
Εὐρύπυλος δ' εὐαιμονίδης ὑψήνορα δῖον.
υἱὸν ὑπερθύμου Δολοπίονος, ὅς ῥα σκαμάνδρου
ἀρητὴρ ἐτέτυκτο. θεὸς δ' ὣς τίετο δήμῳ,
τὸν μὲν ἄρ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός.
πρόσθεν ἕθεν φεύγοντα μεταδρομάδην ἔλασ' ὦμον
φασγάνῳ ἀΐξας, ἀπὸ δ' ἔξεσε χεῖρα βαρεῖαν.
αἱματόεσσα δὲ χεὶρ πεδίῳ πέσε. τὸν, δὲ κατ' ὄσσε
ἔλλαβε πορφύρεος θάνατος, καὶ μοῖρα κραταιή,

ὡς δή οἱ μὴ πάγχυ γέρων ἀκαχήμενος εἴη·
ἵππους δ' ἐξελάσας μεγαθύμου τυδέος υἱὸς
δῶκεν ἑταίροισιν κατάγειν κοίλας ἐπὶ νῆας.
τρῶες δὲ μεγάθυμοι ἐπεὶ ἴδον υἷε δάρητος,
τὸν μὲν ἀλευάμενον, τὸν δὲ κτάμενον παρ' ὄχεσφιν,
πᾶσιν ὀρίνθη θυμός· ἀτὰρ γλαυκῶπις ἀθήνη
χειρὸς ἑλοῦσ', ἐπέεσσι προσηύδα θοῦρον ἄρηα,
ἄρες, ἄρες βροτολοιγὲ, μιαιφόνε, τειχεσιπλῆτα,
οὐκ ἂν δὴ τρῶας ἐάσαιμεν, καὶ ἀχαιοὺς
μάρνασθ', ὁπποτέροισι πατὴρ Ζεὺς κῦδος ὀρέξῃ
νῶϊ δὲ χαζώμεθα, Διὸς δ' ἀλεώμεθα μῆνιν;
Ὣς εἰποῦσα μάχης ἐξήγαγε θοῦρον ἄρηα·
τὸν μὲν ἔπειτα καθεῖσεν ἐπ' ἠϊόεντι σκαμάνδρῳ·
τρῶας δ' ἔκλιναν δαναοί· ἕλε δ' ἄνδρα ἕκαστος
ἡγεμόνων· πρῶτος δὲ ἄναξ ἀνδρῶν ἀγαμέμνων
ἀρχὸν ἁλιζώνων ὀδίον μέγαν ἔκβαλε δίφρου·
πρώτῳ γὰρ στρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν
ὤμων μεσσηγύς· διὰ δὲ στήθεσφιν ἔλασσε·
δούπησεν δὲ πεσὼν, ἀράβησε δὲ τεύχε' ἐπ' αὐτῷ·
ἰδομενεὺς δ' ἄρα φαῖστον ἐνήρατο μῄονος υἱὸν
βώρου, ὃς ἐκ τάρνης ἐριβώλακος εἰληλούθει·
τὸν μὲν, ἄρ' ἰδομενεὺς δουρικλυτὸς, ἔγχεϊ μακρῷ
νύξ' ἵππων ἐπιβησόμενον κατὰ δεξιὸν ὦμον,
ἤριπε δ' ἐξ ὀχέων· στυγερὸς δ' ἄρα μιν σκότος εἷλε,
τὸν μὲν, ἄρ' ἰδομενῆος ἐσύλευον θεράποντες.
υἱὸν δὲ στροφίοιο σκαμάνδριον αἵμονα θήρης
ἀτρεΐδης μενέλαος ἕλ' ἔγχεϊ ὀξυόεντι,
ἐσθλὸν θηρητῆρα· δίδαξε γὰρ ἄρτεμις αὐτὴ
βάλλειν ἄγρια πάντα, τά τε τρέφει οὔρεσιν ὕλη·
ἀλλ' οὔ οἱ τότε γε χραῖσμ' ἄρτεμις ἰοχέαιρα·

οὐδὲ

# ΙΛΙΑΔΟΣ. Ε. ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Εἶ βάλλει Κυθέρειαν, ἄρηά τε τυδέος υἱός.

Νθ' αὖ τυδείδῃ Διομήδει
παλλὰς ἀθήνη
δῶκε μένος, καὶ θάρσος, ἵν'
ἔκδηλος μετὰ πᾶσιν
ἀργείοισι γένοιτο, ἰδὲ κλέος ἐσθλὸν ἄροιτο.
δαῖέ οἱ ἐκ κόρυθός τε, καὶ ἀσπίδος ἀκάματον πῦρ,
ἀστέρ' ὀπωρινῷ ἐναλίγκιον, ὅς τε μάλιστα
λαμπρὸν παμφαίνῃσι λελουμένος ὠκεανοῖο.
τοῖόν οἱ πῦρ δαῖεν ἀπὸ κρατός τε, καὶ ὤμων.
ὦρσε δέ μιν κατὰ μέσσον, ὅθι πλεῖστοι κλονέοντο.
ἦν δέ τις ἐν τρώεσσι Δάρης ἀφνειὸς, ἀμύμων,
ἱρεὺς ἡφαίστοιο, δύω δέ οἱ υἱέες ἤστην,
φηγεὺς ἰδαῖός τε, μάχης εὖ εἰδότε πάσης,
τώ, οἱ ἀποκρινθέντε, ἐναντίω ὁρμηθήτην,
τὼ μὲν, ἀφ' ἵπποιιν. ὁ δ' ἀπὸ χθονὸς ὤρνυτο πεζός.
οἱ δ' ὅτε δὴ σχεδὸν ἦσαν ἐπ' ἀλλήλοισιν ἰόντες.
φηγεύς ῥα πρότερος προΐει δολιχόσκιον ἔγχος.
τυδείδεω δ' ὑπὲρ ὦμον ἀριστερὸν ἤλυθ' ἀκωκὴ
ἔγχεος. οὐδ' ἔβαλ' αὐτόν. ὁ δ' ὕστερος ὤρνυτο χαλκῷ
τυδείδης, τοῦ δ' οὐχ ἅλιον βέλος ἔκφυγε χειρὸς,
ἀλλ' ἔβαλε στῆθος μεταμάζιον. ὦσε δ' ἀφ' ἵππων.
ἰδαῖος δ' ἀπόρουσε λιπὼν περικαλλέα δίφρον,
οὐ δ' ἔτλη περιβῆναι ἀδελφειοῦ κταμένοιο.
οὐδὲ γὰρ οὐδέ κεν αὐτὸς ὑπέκφυγε κῆρα μέλαιναν.
ἀλλ' ἥφαιστος ἔρυτο, σάωσε δὲ νυκτὶ καλύψας,

# ΥΠΟΘΕΣΙΣ ΤΗΣ Ε. ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Ιομήδης ἀθηνᾶς σὺν τῷ συλλαμβανομένης, ἀριστεύει·
δ καὶ πολλοὺς ἀναιρεῖ τῶν πολεμίων, τιτρώσκει δὲ ἀφροδίτην κατὰ τῆς χειρὸς, καὶ ἄρεα κατὰ τοῦ κενεῶνος. αἰνείαν δὲ ὑπ' αὐτοῦ πληγέντα λίθῳ, ἀπόλλων διασώζει. τληπόλεμος δὲ, ὑπὸ σαρπηδόνος ἀναιρεῖται. τοῦ δὲ ἄρεα Ζεὺς ἐπιπλήττει, ἰᾶται δὲ αὐτὸν παιήων ὁ τῶν θεῶν ἰατρός.

οἵ ἑ μέγαν περ ἐόντα, καὶ ἴφθιμον, καὶ ἀγαυὸν.
ὦσαν ἀπὸ σφείων, ὁ δὲ, χασσάμενος, πελεμίχθη.
ὣς τώγ' ἐν κονίῃσι παρ' ἀλλήλοισι τετάσθην.
ἤτοι ὁ μὲν, Θρῃκῶν, ὁ δ' ἐπειῶν χαλκοχιτώνων.
ἡγέμονες, πολλοὶ δὲ περικτείνοντο καὶ ἄλλοι.
ἔνθά κεν οὐκέτι ἔργον ἀνὴρ ὀνόσαιτο μετελθὼν.
ὅς τις ἔτ' ἄβλητος, καὶ ἀνούτατος ὀξέϊ χαλκῷ
δινεύοι κατὰ μέσσον, ἄγοι δέ ἑ παλλὰς ἀθήνη
χειρὸς ἑλοῦσ', αὐτὰρ βελέων ἀπερύκοι ἐρωήν.
πολλοὶ γὰρ τρώων, καὶ ἀχαιῶν ἤματι κείνῳ
πρηνέες ἐν κονίῃσι παρ' ἀλλήλοισι τέταντο.

δοῦπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε' ἐπ' αὐτῷ.
χώρησαν δ' ὑπό τε πρόμαχοι, καὶ φαίδιμος ἕκτωρ.
ἀργεῖοι δὲ μέγ' ἴαχον, ἐρύσαντο δὲ νεκρούς.
ἴθυσαν δὲ πολὺ προτέρω. νεμέσησε δ' ἀπόλλων
περγάμου ἐκκατιδών. τρώεσσι δὲ κέκλετ' ἀΰσας.
ὄρνυσθ' ἱππόδαμοι τρῶες, μηδ' εἴκετε χάρμης
ἀργείοις. ἐπεὶ οὔ σφι λίθος χρὼς, οὐδὲ σίδηρος,
χαλκὸν ἀνασχέσθαι ταμεσίχροα βαλλομένοισιν.
οὐ μὰν οὐδ' ἀχιλεὺς θέτιδος παῖς ἠϋκόμοιο
μάρναται, ἀλλ' ἐπὶ νηυσὶ χόλον θυμαλγέα πέσσει.
Ὣς φάτ' ἀπὸ πτόλιος δεινὸς θεός. αὐτὰρ ἀχαιοὺς
ὦρσε Διὸς θυγάτηρ κυδίστη τριτογένεια.
ἐρχομένη καθ' ὅμιλον, ὅθι μεθιέντας ἴδοιτο.
ἔνθ' ἀμαρυγκείδην Διώρεα μοῖρ' ἐπέδησε.
χερμαδίῳ γὰρ βλῆτο παρὰ σφυρὸν ὀκρυόεντι
κνήμην δεξιτερήν. βάλε δὲ θρῃκῶν ἀγὸς ἀνδρῶν,
πείρως ἰμβρασίδης, ὃς ἄρ' αἰνόθεν εἰληλούθει.
ἀμφοτέρω δὲ τένοντε, καὶ ὀστέα λᾶας ἀναιδὴς
ἄχρις ἀπηλοίησεν. ὁ δ' ὕπτιος ἐν κονίῃσι
κάππεσεν, ἄμφω χεῖρε φίλοις ἑτάροισι πετάσσας,
θυμὸν ἀποπνείων. ὁ δ' ἐπέδραμεν, ὅς ῥ' ἔβαλέν περ,
πείρως. οὖτα δὲ δουρὶ παρ' ὀμφαλόν, ἐκ δ' ἄρα πᾶσαι
χύντο χαμαὶ χολάδες. τὸν δὲ σκότος ὄσσ' ἐκάλυψε.
τὸν δὲ θόας αἰτωλὸς ἐπεσσύμενον βάλε δουρὶ
στέρνον ὑπὲρ μαζοῖο. πάγη δ' ἐν πνεύμονι χαλκός.
ἀγχίμολον δέ οἱ ἦλθε θόας. ἐκ δ' ὄβριμον ἔγχος
ἐσπάσατο στέρνοιο. ἐρύσσατο δὲ ξίφος ὀξύ.
τῷ δ', ὅγε γαστέρα τύψε μέσην, ἐκ δ' αἴνυτο θυμόν.
τεύχεα δ' οὐκ ἀπέδυσε. περίστησαν γὰρ ἑταῖροι,
θρήϊκες ἀκρόκομοι, δολίχ' ἔγχεα χερσὶν ἔχοντες.

οἵ ἑ μέγαν

ἠΐθεον, θαλερὸν, σιμοείσιον, ὅν ποτε μήτηρ
ἴδηθεν κατιοῦσα, παρ' ὄχθῃσιν σιμόεντος
γείνατ', ἐπεί ῥα τοκεῦσιν ἅμ' ἕσπετο μῆλα ἰδέσθαι.
τοὔνεκά μιν κάλεον σιμοείσιον, οὐδὲ τοκεῦσι
θρέπτρα φίλοις ἀπέδωκε. μινυνθάδιος δέ οἱ αἰὼν
ἔπλεθ', ὑπ' αἴαντος μεγαθύμου δουρὶ δαμέντι.
πρῶτον γάρ μιν ἰόντα βάλε στῆθος, παρὰ μαζὸν
δεξιὸν ἀντικρὺ δὲ δι' ὤμου χάλκεον ἔγχος
ἦλθεν. ὁ δ' ἐν κονίῃσι χαμαὶ πέσεν αἴγειρος ὥς,
ἥ ῥά τ' ἐν εἱαμενῇ ἕλεος μεγάλοιο πεφύκει
λείη, ἀτάρ τέ οἱ ὄζοι ἐπ' ἀκροτάτῃ πεφύασιν
τὴν μέν θ' ἁρματοπηγὸς ἀνὴρ αἴθωνι σιδήρῳ
ἐξέταμ', ὄφρα ἴτυν κάμψῃ περικαλλέϊ δίφρῳ,
ἡ μέν τ' ἀζομένη κεῖται ποταμοῖο παρ' ὄχθας,
τοῖον ἄρ' ἀνθεμίδην σιμοείσιον ἐξενάριξεν
αἴας διογενής, τοῦ δ' ἄντιφος αἰολοθώρηξ.
πριαμίδης καθ' ὅμιλον ἀκόντισεν ὀξέϊ δουρί.
τοῦ, μὲν ἅμαρθ'. ὁ δὲ, λεῦκον ὀδυσσέος ἐσθλὸν ἑταῖρον
βεβλήκει βουβῶνα, νέκυν ἑταίρωσ' ἐρύοντα.
ἤριπε δ' ἀμφ' αὐτῷ. νεκρὸς δέ οἱ ἔκπεσε χειρός.
τοῦ δ' ὀδυσεὺς μάλα θυμὸν ἀποκταμένοιο χολώθη.
βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ,
στῆ δὲ μάλ' ἐγγὺς ἰὼν καὶ ἀκόντισε δουρὶ φαεινῷ,
ἀμφὶ ἓ παπτήνας. ὑπὸ δὲ τρῶες κεκάδοντο
ἀνδρὸς ἀκοντίσαντος. ὁ δ' οὐχ ἅλιον βέλος ἧκεν,
ἀλλ' υἱὸν πριάμοιο νόθον βάλε δημοκόωντα,
ὅς οἱ ἀβυδόθεν ἦλθε παρ' ἵππων ὠκειάων,
τόν ῥ' ὀδυσεὺς ἑτάροιο χολωσάμενος, βάλε δουρὶ
κόρσην. ἡ δ' ἑτέροιο διὰ κροτάφοιο πέρησεν
αἰχμὴ χαλκείη. τὸν δὲ σκότος ὄσσε κάλυψε.

ἥ σφιν καὶ τότε νεῖκος ὁμοίιον ἔμβαλε μέσσῳ,
ἐρχομένη καθ' ὅμιλον, ὀφέλλουσα στόνον ἀνδρῶν.
οἳ δ' ὅτε δή ῥ' ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντο,
σύν ῥ' ἔβαλον ῥινοὺς, σὺν δ' ἔγχεα, καὶ μένε' ἀνδρῶν
χαλκεοθωρήκων. ἀτὰρ, ἀσπίδες ὀμφαλόεσσαι
ἔπληντ' ἀλλήλῃσι, πολὺς δ' ὀρυμαγδὸς ὀρώρει.
ἔνθα δ' ἅμ' οἰμωγή τε, καὶ εὐχωλὴ πέλεν ἀνδρῶν.
ὀλλύντων τε, καὶ ὀλλυμένων. ῥέε δ' αἵματι γαῖα.
ὡς δ' ὅτε χείμαῤῥοι ποταμοὶ κατ' ὄρεσφι ῥέοντες
ἐς μισγάγκειαν συμβάλλετον ὄβριμον ὕδωρ
κρουνῶν ἐκ μεγάλων κοίλης ἔντοσθε χαράδρης,
τῶν, δέ τε τηλόσε δοῦπον ἐν οὔρεσιν ἔκλυε ποιμήν
ὣς τῶν, μισγομένων, γίνετ' ἰαχή τε, φόβος τε.
πρῶτος δ' ἀντίλοχος τρώων ἕλεν ἄνδρα κορυστὴν
ἐσθλὸν ἐνὶ προμάχοισι θαλυσιάδην ἐχέπωλον,
τόν ῥ' ἔβαλεν πρῶτος κόρυθος φάλον ἱπποδασείης
ἐν δὲ μετώπῳ πῆξε. πέρησε δ' ἄρ ὀστέον εἴσω
αἰχμὴ χαλκείη, τὸν δὲ σκότος ὄσσ' ἐκάλυψεν.
ἤριπε δ' ὡς ὅτε πύργος ἐνὶ κρατερῇ ὑσμίνῃ.
τὸν, δὲ πεσόντα ποδῶν ἔλαβε κρείων ἐλεφήνωρ
χαλκωδοντιάδης, μεγαθύμων ἀρχὸς ἀβάντων.
ἕλκε δ' ὑπ' ἐκ βελέων λελιημένος, ὄφρα τάχιστα
τεύχεα συλήσειε. μίνυνθα δέ οἱ γένεθ' ὁρμή,
νεκρὸν γὰρ ῥ' ἐρύοντα ἰδὼν μεγάθυμος ἀγήνωρ,
πλευρὰ, τὰ, οἱ κύψαντι παρ' ἀσπίδος, ἐξεφαάνθη
οὔτησε ξυστῷ χαλκήρεϊ. λῦσε δὲ γυῖα.
ὣς τὸν μὲν λίπε θυμός. ἐπ' αὐτῷ δ' ἔργον ἐτύχθη
ἀργαλέον τρώων, καὶ ἀχαιῶν, οἳ δὲ, λύκοι ὣς,
ἀλλήλοις ἐπόρουσαν. ἀνὴρ δ' ἄνδρ' ἐδνοπάλιζεν,
ἔνθ' ἔβαλ' ἀνθεμίωνος υἱὸν τελαμώνιος αἴας

ὀτρύνοντι μάχεσθαι ἐϋκνήμιδας ἀχαιούς.
τούτῳ μὲν γὰρ κῦδος ἅμ' ἕψεται, εἴ κεν ἀχαιοὶ
τρῶας δηώσωσιν, ἕλωσί τε ἴλιον ἱρήν.
τούτῳ δ' αὖ μέγα πένθος ἀχαιῶν δηωθέντων.
ἀλλ' ἄγε δὴ καὶ νῶϊ μεδώμεθα θούριδος ἀλκῆς.
ἦ ῥα, καὶ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε.
δεινὸν δ' ἔβραχε χαλκὸς ἐπὶ στήθεσιν ἄνακτος
ὀρνυμένου. ὑπό κεν ταλασίφρονά περ δέος εἷλεν.
Ὡς δ' ὅτ' ἐν αἰγιαλῷ πολυηχέϊ κῦμα θαλάσσης
ὄρνυτ' ἐπασσύτερον ζεφύρου ὑποκινήσαντος.
πόντῳ μὲν τα πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα
χέρσῳ ῥηγνύμενον μεγάλα βρέμει, ἀμφὶ δέ τ' ἄκρας
κυρτὸν ἐὸν, κορυφοῦται. ἀποπτύει δ' ἁλὸς ἄχνην.
Ὡς τότ' ἐπασσύτεραι δαναῶν κίνυντο φάλαγγες,
νωλεμέως πόλεμόνδε. κέλευε δὲ οἷσιν ἕκαστος
ἡγεμόνων. οἱ δ' ἄλλοι, ἀκὴν ἴσαν. οὐδέ κε φαίης
τόσσον λαὸν ἕπεσθαι, ἔχοντ' ἐν στήθεσιν αὐδήν.
σιγῇ δειδιότες σημάντορας. ἀμφὶ δὲ πᾶσι
τεύχεα ποικίλ' ἔλαμπε, τά, εἱμένοι ἐστιχόωντο.
τρῶες δ' ὥς τ' ὄϊες πολυπάμμονος ἀνδρὸς ἐν αὐλῇ
μυρίαι ἑστήκασιν ἀμελγόμεναι γάλα λευκὸν,
ἀζηχὲς μεμακυῖαι, ἀκούουσαι ὄπα ἀρνῶν,
ὣς τρώων ἀλαλητὸς ἀνὰ στρατὸν εὐρὺν ὀρώρει.
οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος. οὐδ' ἴα γῆρυς,
ἀλλὰ γλῶσσ' ἐμέμικτο, πολύκλητοι δ' ἔσαν ἄνδρες.
ὦρσε δὲ τοὺς μὲν ἄρης, τοὺς δὲ, γλαυκῶπις ἀθήνη,
δεῖμός τ' ἠδὲ φόβος, καὶ ἔρις ἄμοτον μεμαυῖα
ἄρεος ἀνδροφόνοιο κασιγνήτη, ἑτάρη τε,
ἥ τ' ὀλίγη μὲν πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα
οὐρανῷ ἐστήριξε κάρη, καὶ ἐπὶ χθονὶ βαίνει,

ἔνθ' αὖτ' ἀγγελίην ἐπὶ Τυδῆ στεῖλαν ἀχαιοὶ,
αὐτὰρ ὃ βῆ, πολέας δὲ κιχήσατο καδμείωνας
δαινυμένους κατὰ δῶμα βίης ἐτεοκληείης.
ἔνθ' οὐδὲ ξεῖνός περ ἐὼν ἱππηλάτα τυδεὺς,
τάρβει μοῦνος ἐὼν πολέσι μετὰ καδμείοισιν.
ἀλλ' ὅγ' ἀεθλεύειν προκαλίζετο. πάντα δ' ἐνίκα
ῥηϊδίως. τοίη οἱ ἐπίρροθος ἦεν ἀθήνη,
οἱ δὲ, χολωσάμενοι καδμεῖοι κέντορες ἵππων
ἂψ ἀνερχομένῳ πυκινὸν λόχον εἷσαν ἄγοντες
κούρους πεντήκοντα. δύω δ' ἡγήτορες ἦσαν
μαίων αἱμονίδης ἐπιείκελος ἀθανάτοισιν,
υἱός τ' αὐτοφόνοιο μενεπτόλεμος λυκοφόντης,
τυδεὺς μὲν καὶ τοῖσιν ἀεικέα πότμον ἐφῆκε.
πάντας ἔπεφν'. ἕνα δ' οἶον ἵει οἶκόνδε νέεσθαι.
μαίον' ἄρα προέηκε θεῶν τεράεσσι πιθήσας.
τοῖος ἔην τυδεὺς αἰτώλιος. ἀλλὰ τὸν υἱὸν
γείνατο εἷο χέρεια μάχῃ, ἀγορῇ δέ τ' ἀμείνω.
Ὣς φάτο. τὸν δ' οὔτι προσέφη κρατερὸς διομήδης,
αἰδεσθεὶς βασιλῆος ἐνιπὴν αἰδοίοιο.
τὸν δ' υἱὸς καπανῆος ἀμείψατο κυδαλίμοιο.
ἀτρείδη, μὴ ψεύδε', ἐπιστάμενος σάφα εἰπεῖν,
ἡμεῖς τοι πατέρων μέγ' ἀμείνονες εὐχόμεθ' εἶναι
ἡμεῖς καὶ θήβης ἕδος εἵλομεν ἑπταπύλοιο,
παυρότερον λαὸν ἀγαγόνθ' ὑπὸ τεῖχος ἄρειον,
πειθόμενοι τεράεσσι θεῶν, καὶ Ζηνὸς ἀρωγῇ.
κεῖνοι δὲ, σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο.
τῷ, μή μοι πατέρας πόθ' ὁμοίῃ ἔνθεο τιμῇ.
τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν, προσέφη κρατερὸς διομήδης,
τέττα, σιωπῇ ἧσο, ἐμῷ δ' ἐπιπείθεο μύθῳ,
οὐ γὰρ ἐγὼ νεμεσῶ ἀγαμέμνονι ποιμένι λαῶν,

ὀτρύνοντι

Τηλεμάχοιο φίλον πατέρα προμάχοισι μιγέντα
Τρώων ἱπποδάμων, σὺ δὲ ταῦτ' ἀνεμώλια βάζεις.
Τὸν δ' ἐπιμειδήσας προσέφη κρείων Ἀγαμέμνων,
ὡς γνῶ χωομένοιο, πάλιν δ' ὅγε λάζετο μῦθον.
διογενὲς Λαερτιάδη πολυμήχαν' Ὀδυσσεῦ,
οὔτέ σε νεικείω περιώσιον, οὔτε κελεύω,
οἶδα γὰρ ὥς τοι θυμὸς ἐνὶ στήθεσι φίλοισιν
ἤπια δήνεα οἶδε, τὰ γὰρ φρονέεις ἅ τ' ἐγώ περ.
ἀλλ' ἴθι· ταῦτα δ' ὄπισθεν ἀρεσσόμεθ', εἴτι κακὸν νῦν
εἴρηται· τὰ δὲ πάντα θεοὶ μεταμώλια θεῖεν
Ὣς εἰπὼν, τοὺς, μὲν λίπεν αὐτοῦ· βῆ δὲ μετ' ἄλλους
εὗρε δὲ Τυδέος υἱὸν ὑπέρθυμον Διομήδεα,
ἑσταότ' ἔνθ' ἵπποισι, καὶ ἅρμασι κολλητοῖσι·
πὰρ δέ οἱ ἑστήκει Σθένελος Καπανήϊος υἱός
καὶ τὸν μὲν νείκεσσεν ἰδὼν κρείων Ἀγαμέμνων·
καί μιν φωνήσας, ἔπεα πτερόεντα προσηύδα·
ὤ μοι Τυδέος υἱὲ δαΐφρονος ἱπποδάμοιο
τί πτώσσεις; τί δ' ὀπιπτεύεις πολέμοιο γεφύρας;
οὐ μὲν Τυδέϊ γ' ὧδε φίλον πτωσκαζέμεν ἦεν,
ἀλλὰ πολὺ πρὸ φίλων ἑτάρων δηΐοισι μάχεσθαι
ὡς φάσαν οἵ μιν ἴδοντο πονεύμενον· οὐ γὰρ ἔγωγε
ἤντησ', οὐδὲ ἴδον· περὶ δ' ἄλλων φασὶ γενέσθαι.
ἤτοι μὲν γὰρ ἄτερ πολέμου εἰσῆλθε Μυκήνας
ξεῖνος, ἅμ' ἀντιθέῳ Πολυνείκεϊ λαὸν ἀγείρων,
οἵ ῥα τότ' ἐστρατόωνθ' ἱερὰ πρὸς τείχεα Θήβης·
καί ῥα μάλα λίσσοντο δόμεν κλειτοὺς ἐπικούρους·
οἱ δ' ἔθελον δόμεναι, καὶ ἐπήνεον ὡς ἐκέλευον·
ἀλλὰ Ζεὺς ἔτρεψε, παραίσια σήματα φαίνων·
οἱ δ' ἐπεὶ οὖν ᾤχοντο, ἰδὲ πρὸ ὁδοῦ ἐγένοντο,
Ἀσωπὸν δ' ἵκοντο βαθύσχοινον λεχεποίην,

αἰχμὰς δ' αἰχμάσουσι νεώτεροι, οἵπερ ἐμεῖο
ὁπλότεροι γεγάασι, πεποίθασίν τε βίηφι.
Ὣς ἔφατ', ἀτρείδης δὲ παρῴχετο γηθόσυνος κῆρ·
εὗρ' υἱὸν πετεῶο μενεσθῆα πλήξιππον
ἑσταότ', ἀμφὶ δ' ἀθηναῖοι, μήστωρες ἀϋτῆς·
αὐτὰρ ὁ, πλησίον ἑστήκει πολύμητις ὀδυσσεύς,
πὰρ δὲ κεφαλλήνων ἀμφὶ στίχες οὐκ ἀλαπαδναὶ
ἕστασαν· οὐ γάρ πω σφιν ἀκούετο λαὸς ἀϋτῆς,
ἀλλὰ νέον συνορινόμεναι κίνυντο φάλαγγες
τρώων θ' ἱπποδάμων, καὶ ἀχαιῶν, οἱ δὲ, μένοντες,
ἕστασαν, ὁππότε πύργος ἀχαιῶν ἄλλος ἐπελθὼν
τρώων ὁρμήσειε, καὶ ἄρξειαν πολέμοιο,
τοὺς δὲ ἰδὼν νείκεσσεν ἄναξ ἀνδρῶν ἀγαμέμνων,
καί σφεας φωνήσας, ἔπεα πτερόεντα προσηύδα·
ὦ υἱὲ πετεῶο διοτρεφέος βασιλῆος,
καὶ σὺ κακοῖσι δόλοισι κεκασμένε κερδαλεόφρον·
τίπτε καταπτώσσοντες ἀφέστατε, μίμνετε δ' ἄλλους;
σφῶϊν μέν τ' ἐπέοικε μετὰ πρώτοισιν ἐόντας·
ἑστάμεν, ἠδὲ μάχης καυστειρῆς ἀντιβολῆσαι,
πρώτω γὰρ καὶ δαιτὸς, ἀκουάζεσθον ἐμεῖο,
ὁππότε δαῖτα γέρουσιν ἐφοπλίζωμεν ἀχαιοί,
ἔνθα φίλ' ὀπταλέα κρέα ἔδμεναι, ἠδὲ κύπελλα
οἴνου πινέμεναι μελιηδέος, ὄφρ' ἐθέλητον,
νῦν δὲ φίλως χ' ὁρόῳτε, καὶ εἰ δέκα πύργοι ἀχαιῶν
ὑμείων προπάροιθε μαχοίατο νηλέϊ χαλκῷ·
Τὸν δ' ἄρ ὑπόδρα ἰδὼν, προσέφη πολύμητις ὀδυσσεύς,
ἀτρείδη, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων;
πῶς δὴ φῂς πολέμοιο μεθιέμεν, ὁππότ' ἀχαιοὶ
τρωσὶν ἐφ' ἱπποδάμοισιν ἐγείρομεν ὀξὺν ἄρηα;
ὄψεαι ἢν ἐθέλῃσθα, καὶ αἴ κέν τοι τὰ μεμήλῃ,

οὓς ἑτάρους στέλλοντα, καὶ ὀτρύνοντα μάχεσθαι·
ἀμφὶ μέγαν πελάγοντα, ἀλάστορά τε, χρομίον τε,
αἵμονά τε κρείοντα, βίαντά τε ποιμένα λαῶν,
ἱππῆας μὲν πρῶτα σὺν ἵπποισιν, καὶ ὄχεσφι·
πεζοὺς δ' ἐξόπιθεν στῆσεν πολέας τε, καὶ ἐσθλοὺς,
ἕρκος ἔμμεν πολέμοιο· κακοὺς δ' ἐς μέσσον ἔλασσεν,
ὄφρα καὶ οὐκ ἐθέλων τις, ἀναγκαίῃ πολεμίζῃ.
ἱππεῦσιν μὲν πρῶτ' ἐπετέλλετο· τοὺς γὰρ ἀνώγει
σφοὺς ἵππους ἐχέμεν· μηδὲ κλονέεσθαι ὁμίλῳ,
μήδέ τις ἱπποσύνῃ τε, καὶ ἠνορέηφι πεποιθὼς,
οἶος πρόσθ' ἄλλων μεμάτω τρώεσσι μάχεσθαι,
μηδ' ἀναχωρείτω· ἀλαπαδνότεροι γὰρ ἔσεσθε.
ὃς δέ κ' ἀνὴρ ἀπὸ ὧν ὀχέων ἕτερ' ἅρμαθ' ἵκηται,
ἔγχει ὀρεξάσθω, ἐπεὶ ἦ πολὺ φέρτερον οὕτως.
ὧδε καὶ οἱ πρότεροι πόλιας, καὶ τείχε' ἐπόρθεον,
τόνδε νόον, καὶ θυμὸν ἐνὶ στήθεσσιν ἔχοντες.
ὣς ὁ γέρων ὤτρυνε πάλαι πολέμων εὖ εἰδώς.
καὶ τὸν μὲν γήθησεν ἰδὼν κρείων ἀγαμέμνων.
καί μιν φωνήσας, ἔπεα πτερόεντα προσηύδα.
Ὦ γέρον, εἴθ' ὡς θυμὸς ἐνὶ στήθεσσι φίλοισιν,
ὥς τοι γοῦναθ' ἕποιτο, βίη δέ τοι ἔμπεδος εἴη,
ἀλλά σε γῆρας τείρει ὁμοίιον· ὡς ὄφελέν τις
ἀνδρῶν ἄλλος ἔχειν, σὺ δὲ κουροτέροισι μετεῖναι.
Τὸν δ' ἠμείβετ' ἔπειτα γερήνιος ἱππότα Νέστωρ.
ἀτρείδη, μάλα μέν κεν ἐγὼν ἐθέλοιμι καὶ αὐτὸς
ὣς ἔμεν, ὡς ὅτε δῖον ἐρευθαλίωνα κατέκταν.
„ ἀλλ' οὔπως ἅμα πάντα θεοὶ δόσαν ἀνθρώποισιν,
εἰ τότε κοῦρος ἔα, νῦν αὖτέ με γῆρας ἱκάνει.
ἀλλὰ καὶ ὣς, ἱππεῦσι μετέσσομαι, ἠδὲ κελεύσω
βουλῇ, καὶ μύθοισι· τὸ γὰρ γέρας ἐστὶ γερόντων.

ἀλλ' ὄρσευ πόλεμόνδ', οἷος πάρος εὔχεαι εἶναι.
Τὸν δ' αὖτ' Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα,
Ἀτρεΐδη· μάλα μέν τοι ἐγὼν ἐρίηρος ἑταῖρος
ἔσσομαι, ὡς τὸ πρῶτον ὑπέστην, καὶ κατένευσα.
ἀλλ' ἄλλους ὄτρυνε κάρη κομόωντας Ἀχαιούς,
ὄφρα τάχιστα μαχώμεθ', ἐπεὶ σύν γ' ὅρκι' ἔχευαν
Τρῶες, τοῖσιν δ' αὖ θάνατος καὶ κήδε' ὀπίσσω
ἔσσετ', ἐπεὶ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντο.
Ὣς ἔφατ', Ἀτρεΐδης δὲ παρῴχετο γηθόσυνος κῆρ·
ἦλθε δ' ἐπ' Αἰάντεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν.
τὼ δὲ κορυσσέσθην, ἅμα δὲ νέφος εἵπετο πεζῶν.
ὡς δ' ὅτ' ἀπὸ σκοπιῆς εἶδε νέφος αἰπόλος ἀνὴρ
ἐρχόμενον κατὰ πόντον ὑπὸ Ζεφύροιο ἰωῆς,
τῷ δέ τ' ἄνευθεν ἐόντι, μελάντερον ἠΰτε πίσσα
φαίνετ' ἰὸν κατὰ πόντον, ἄγει δέ τε λαίλαπα πολλήν.
ῥίγησέν τε ἰδών, ὑπό τε σπέος ἤλασε μῆλα,
τοῖαι ἅμ' Αἰάντεσσι ἀρηϊθόων αἰζηῶν
δήϊον ἐς πόλεμον πυκιναὶ κίνυντο φάλαγγες
κυάνεαι, σάκεσίν τε, καὶ ἔγχεσι πεφρικυῖαι.
καὶ τοὺς μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων,
καί σφεας φωνήσας, ἔπεα πτερόεντα προσηύδα
Αἴαντ' Ἀργείων ἡγήτορε χαλκοχιτώνων,
σφῶϊ μέν, οὐ γὰρ ἔοικ', ὀτρυνέμεν οὔτι κελεύω,
αὐτὼ γὰρ μάλα λαὸν ἀνώγετον ἶφι μάχεσθαι.
αἲ γὰρ Ζεῦ τε πάτερ, καὶ Ἀθηναίη, καὶ Ἄπολλον,
τοῖος πᾶσιν θυμὸς ἐνὶ στήθεσσι γένοιτο,
τῷ κε τάχ' ἠμύσειε πόλις Πριάμοιο ἄνακτος
χερσὶν ὑφ' ἡμετέρῃσιν ἁλοῦσά τε, περθομένη τε.
Ὣς εἰπών, τοὺς μὲν λίπεν αὐτοῦ. βῆ δὲ μετ' ἄλλους,
ἔνθ' ὅ γε Νέστορ' ἔτετμε λιγὺν Πυλίων ἀγορητήν,

οὓς ἑτάρ

Ἀργεῖοι, μή πώ τι μεθίετε θούριδος ἀλκῆς·
οὐ γὰρ ἐπὶ ψευδέσσι πατὴρ Ζεὺς ἔσσετ' ἀρωγὸς,
ἀλλ' οἵπερ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντο,
τῶν, ἤτοι αὐτῶν τέρενα χρόα γῦπες ἔδονται,
ἡμεῖς δ' αὖτ' ἀλόχους τε φίλας, καὶ νήπια τέκνα
ἄξομεν ἐν νήεσσιν, ἐπὴν πτολίεθρον ἕλωμεν.
οὕς τινας αὖ μεθιέντας ἴδοι στυγεροῦ πολέμοιο,
τοὺς, μάλα νεικείεσκε χολωτοῖσιν ἐπέεσσιν.
Ἀργεῖοι ἰόμωροι, ἐλεγχέες, οὔ νυ σέβεσθε;
τίφθ' οὕτως ἔστητε τεθηπότες, ἠΰτε νεβροί;
αἵ τ' ἐπεὶ οὖν ἔκαμον πολέος πεδίοιο θέουσαι
ἑστᾶσ', οὐδ' ἄρα τίς σφι μετὰ φρεσὶ γίνεται ἀλκή.
ὣς ὑμεῖς ἔστητε τεθηπότες, οὐδὲ μάχεσθε.
ἦ μένετε Τρῶας σχεδὸν ἐλθέμεν, ἔνθα τε νῆες
εἰρύατ' εὔπρυμνοι πολιῆς ἐπὶ θινὶ θαλάσσης·
ὄφρα ἴδητ' αἴ κ' ὔμμιν ὑπέρσχῃ χεῖρα Κρονίων;
Ὣς ὅγε κοιρανέων ἐπεπωλεῖτο στίχας ἀνδρῶν.
ἦλθε δ' ἐπὶ Κρήτεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν.
οἱ δ' ἀμφ' Ἰδομενῆα δαΐφρονα θωρήσσοντο.
Ἰδομενεὺς μὲν, ἐνὶ προμάχοις συῒ εἴκελος ἀλκήν.
Μηριόνης δ' ἄρα οἱ πυμάτας ὤτρυνε φάλαγγας,
τοὺς δὲ ἰδὼν, γήθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
αὐτίκα δ' Ἰδομενῆα προσηύδα μειλιχίοισιν.
Ἰδομενεῦ πέρι μέν σε τίω Δαναῶν ταχυπώλων,
ἠμὲν ἐνὶ πτολέμῳ, ἠδ' ἀλλοίῳ ἐπὶ ἔργῳ,
ἠδ' ἐν δαίθ', ὅτε πέρ τε γερούσιον αἴθοπα οἶνον
Ἀργείων οἱ ἄριστοι ἐνὶ κρητῆρσι κέρωνται.
εἴπερ γάρ τ' ἄλλοι γε καρηκομόωντες Ἀχαιοὶ
δαιτρὸν πίνωσιν, σὸν δὲ πλεῖον δέπας αἰεὶ
ἕστηχ', ὥσπερ ἐμοὶ, πιέειν ὅτε θυμὸς ἀνώγοι.

Ὄρσ' ἀσκληπιάδη, καλέει κρείων ἀγαμέμνων,
ὄφρα ἴδῃς μενέλαον ἀρήϊον ἀτρέος υἱόν,
ὅν τις ὀϊστεύσας ἔβαλεν τόξων εὖ εἰδώς,
τρώων, ἢ λυκίων, τῷ μὲν κλέος, ἄμμι δὲ, πένθος,
Ὣς φάτο, τῷ δ' ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε.
βὰν δ' ἰέναι καθ' ὅμιλον ἀνὰ στρατὸν εὐρὺν ἀχαιῶν.
ἀλλ' ὅτε δή ῥ' ἵκανον ὅθι ξανθὸς μενέλαος
βλήμενος ἦν, περὶ δ' αὐτὸν ἀγηγέραθ' ὅσσοι ἄριστοι
κυκλόσ', ὁ δ' ἐν μέσσοισι παρίστατ' ἰσόθεος φὼς
αὐτίκα δ' ἐκ ζωστῆρος ἀρηρότος ἕλκεν ὀϊστόν,
τοῦ δ' ἐξελκομένοιο, πάλιν ἄγεν ὀξέες ὄγκοι
λῦσε δέ οἱ ζωστῆρα παναίολον, ἠδ' ὑπένερθε
ζῶμά τε, καὶ μίτρην, τὴν χαλκῆες κάμον ἄνδρες.
αὐτὰρ ἐπεὶ ἴδεν ἕλκος ὅθ' ἔμπεσε πικρὸς ὀϊστός.
αἷμ' ἐκμυζήσας, ἐπ' ἄρ' ἤπια φάρμακα εἰδώς,
πάσσε, τά, οἵ ποτε πατρὶ φίλα φρονέων πόρε χείρων
ὄφρα τοὶ, ἀμφεπένοντο βοὴν ἀγαθὸν μενέλαον,
τόφρα δ' ἐπὶ τρώων στίχες ἤλυθον ἀσπιστάων,
οἱ δ' αὖτις κατὰ τεύχε' ἔδυν, μνήσαντο δὲ χάρμης
ἔνθ' οὐκ ἂν βρίζοντα ἴδοις ἀγαμέμνονα δῖον
οὐδὲ καταπτώσσοντ', οὐδ' οὐκ ἐθέλοντα μάχεσθαι.
ἀλλὰ μάλα σπεύδοντα μάχην ἐς κυδιάνειραν,
ἵππους μὲν γὰρ ἔασε, καὶ ἅρματα ποικίλα χαλκῷ
καὶ τοὺς, μὲν θεράπων ἀπάνευθ' ἔχε φυσιόωντας
εὐρυμέδων υἱὸς πτολεμαίου πειραΐδαο.
τῷ μάλα πόλλ' ἐπέτελλε παρισχέμεν, ὁππότε κέν μιν
γυῖα λάβῃ κάματος πολέας διακοιρανέοντα,
αὐτὰρ ὁ πεζὸς ἐὼν, ἐπεπωλεῖτο στίχας ἀνδρῶν.
καί ῥ' οὓς μὲν σπεύδοντας ἴδοι δαναῶν ταχυπώλων.
τοὺς μάλα θαρσύνεσκε παριστάμενος ἐπέεσσιν.

ἀργείοι

ἀργείην ἑλένην· σέο δ' ὀστέα πύσει ἄρουρα,
κειμένου ἐν τροίῃ, ἀτελευτήτῳ ἐπὶ ἔργῳ,
καί κέ τις ὧδ' ἐρέει τρώων ὑπερηνορεόντων,
τύμβῳ ἐπιθρῴσκων μενελάου κυδαλίμοιο,
αἴθ' οὕτως ἐπὶ πᾶσι χόλον τελέσει' ἀγαμέμνων,
ὡς καὶ νῦν ἅλιον στρατὸν ἤγαγεν ἐνθάδ' ἀχαιῶν,
καὶ δὴ ἔβη οἶκόνδε φίλην ἐς πατρίδα γαῖαν·
σὺν κεινῇσι νηυσὶ, λιπὼν ἀγαθὸν μενέλαον,
ὥς ποτέ τις ἐρέει, τότε μοι χάνοι εὐρεῖα χθών.
Τὸν δ' ἐπιθαρσύνων, προσέφη ξανθὸς μενέλαος·
θάρσει, μηδέ τί πω δειδίσσεο λαὸν ἀχαιῶν·
οὐκ ἐν καιρίῳ ὀξὺ πάγη βέλος, ἀλλὰ πάροιθεν
εἰρύσατο ζωστήρ τε παναίολος, ἠδ' ὑπένερθεν
ζῶμά τε, καὶ μίτρη, τὴν, χαλκῆες κάμον ἄνδρες.
Τὸν δ' ἀπαμειβόμενος, προσέφη κρείων ἀγαμέμνων,
αἲ γὰρ δὴ οὕτως εἴη φίλος ὦ μενέλαε
ἕλκος δ' ἰητὴρ ἐπιμάσσεται, ἠδ' ἐπιθήσει
φάρμαχ', ἅ κεν παύσῃσι μελαινάων ὀδυνάων,
ἦ, καὶ ταλθύβιον θεῖον κήρυκα προσηύδα,
ταλθύβι', ὅτι τάχιστα μαχάονα δεῦρο κάλεσσον
φῶτ', ἀσκληπιοῦ υἱὸν ἀμύμονος ἰητῆρος,
ὄφρα ἴδῃ μενέλαον ἀρήϊον, ἀρχὸν ἀχαιῶν,
ὅν τις ὀϊστεύσας ἔβαλεν τόξων εὖ εἰδὼς,
τρώων, ἢ λυκίων, τῷ μὲν κλέος· ἄμμι δὲ, πένθος.
Ὣς ἔφατ', οὐδ' ἄρα οἱ κῆρυξ ἀπίθησεν ἀκούσας·
βῆ δ' ἰέναι κατὰ λαὸν ἀχαιῶν χαλκοχιτώνων,
παπταίνων ἥρωα μαχάονα, τὸν δ' ἐνόησεν
ἑσταότ', ἀμφὶ δέ μιν κρατεραὶ στίχες ἀσπιστάων
λαῶν, οἵ οἱ ἕποντο τρίκης ἐξ ἱπποβότοιο.
ἀγχοῦ δ' ἱστάμενος, ἔπεα πτερόεντα προσηύδα·

ἱππῆος φορέειν, βασιλῆϊ δὲ κεῖται ἄγαλμα
ἀμφότερον, κόσμος θ' ἵππῳ, ἐλατῆρί τε κῦδος·
τοῖοί τοι μενέλαε μιάνθην αἵματι μηροὶ
εὐφυέες, κνῆμαί τε, ἠδὲ σφυρὰ καλ' ὑπένερθε.
ῥίγησεν δ' ἄρ' ἔπειτα ἄναξ ἀνδρῶν ἀγαμέμνων,
ὡς εἶδεν μέλαν αἷμα καταῤῥέον ἐξ ὠτειλῆς,
ῥίγησεν δὲ καὶ αὐτὸς ἀρηΐφιλος Μενέλαος.
ὡς δ' εἶδεν νεῦρόν τε, καὶ ὄγκους ἐκτὸς ἐόντας,
ἄψοῤῥόν οἱ θυμὸς ἐνὶ στήθεσσιν ἀγέρθη,
τοῖς δὲ βαρυστενάχων μετέφη κρείων ἀγαμέμνων
χειρὸς ἔχων μενέλαον· ἐπεστενάχοντο δ' ἑταῖροι,
φίλε κασίγνητε, θάνατόν νύ τοι ὅρκι' ἔταμνον,
οἷον προστήσας πρὸ ἀχαιῶν τρωσὶ μάχεσθαι,
ὥς σ' ἔβαλον τρῶες, κατὰ δ' ὅρκια πιστὰ πάτησαν.
οὐ μέν πως ἅλιον πέλει ὅρκιον, αἷμά τε ἀρνῶν,
σπονδαί τ' ἄκρητοι, καὶ δεξιαὶ, ᾗς ἐπέπιθμεν,
εἴπερ γάρ τε καὶ αὐτίκ' ὀλύμπιος οὐκ ἐτέλεσσεν,
ἔκ τε καὶ ὀψὲ τελεῖ, σύν τε μεγάλῳ ἀπέτισαν
σὺν σφῇσιν κεφαλῇσι, γυναιξί τε, καὶ τεκέεσσιν,
εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα, καὶ κατὰ θυμόν·
ἔσσεται ἦμαρ, ὅτ' ἄν ποτ' ὀλώλῃ ἴλιος ἱρὴ,
καὶ πρίαμος, καὶ λαὸς ἐϋμμελίω πριάμοιο,
Ζεὺς δέ σφιν κρονίδης, ὑψίζυγος, αἰθέρι ναίων,
αὐτὸς ἐπισσείῃσιν ἐρεμνὴν αἰγίδα πᾶσι,
τῆσδ' ἀπάτης κοτέων, τὰ μὲν ἔσσεται οὐκ ἀτέλεστα,
ἀλλά μοι αἰνὸν ἄχος σέθεν ἔσσεται ὦ μενέλαε,
αἴ κε θάνῃς, καὶ μοῖραν ἀναπλήσῃς βιότοιο.
καί κεν ἐλέγχιστος πολυδίψιον ἄργος ἱκοίμην·
αὐτίκα γὰρ μνήσονται ἀχαιοὶ πατρίδος αἴης,
κὰδ δέ κεν εὐχωλὴν πριάμῳ, καὶ τρωσὶ λίποιμεν

ἀργείην

μὴ πρὶν ἀναΐξειν ἀρήϊοι υἷες ἀχαιῶν,
πρὶν βλῆσθαι Μενέλαον ἀρήϊον, ἀρχὸν ἀχαιῶν.
αὐτὰρ ὅ, σύλα πῶμα φαρέτρης· ἐκ δ' ἕλετ' ἰὸν
ἀβλῆτα, πτερόεντα, μελαινάων ἕρμ' ὀδυνάων·
αἶψα δ' ἐπὶ νευρῇ κατεκόσμει πικρὸν ὀϊστὸν,
εὔχετο δ' ἀπόλλωνι λυκηγενεῖ, κλυτοτόξῳ
ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην,
οἴκαδε νοστήσας ἱερῆς εἰς ἄστυ ζελείης
ἕλκε δ' ὁμοῦ γλυφίδας τε λαβὼν καὶ νεῦρα βόεια·
νευρὴν μὲν μαζῷ πέλασεν, τόξῳ δὲ σίδηρον,
αὐτὰρ ἐπεὶ δὴ κυκλοτερὲς μέγα τόξον ἔτεινε,
λίγξε βιός· νευρὴ δὲ μέγ' ἴαχεν, ἆλτο δ' ὀϊστὸς
ὀξυβελὴς, καθ' ὅμιλον ἐπιπτέσθαι μενεαίνων·
οὐδὲ σέθεν μενέλαε θεοὶ μάκαρες λελάθοντο
ἀθάνατοι, πρώτη δὲ Διὸς θυγάτηρ ἀγελείη,
ἥτοι πρόσθε στᾶσα, βέλος ἐχεπευκὲς ἄμυνεν.
ἡ δὲ τόσον μὲν ἔεργεν ἀπὸ χροός, ὡς ὅτε μήτηρ
παιδὸς ἐέργῃ μυῖαν, ὅθ' ἡδέϊ λέξεται ὕπνῳ,
αὐτὴ δ' αὖθ' ἴθυνεν ὅθι ζωστῆρος ὀχῆες
χρύσειοι σύνεχον, καὶ διπλόος ἤντετο θώρηξ.
ἐν δ' ἔπεσε ζωστῆρι ἀρηρότι πικρὸς ὀϊστός,
διὰ μὲν ἂρ ζωστῆρος ἐλήλατο δαιδαλέοιο,
καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο,
μίτρης θ', ἣν ἐφόρει ἔρυμα χροός, ἕρκος ἀκόντων,
ἥ οἱ πλεῖστον ἔρυτο διὰ πρὸ δὲ εἴσατο καὶ τῆς,
ἀκρότατον δ' ἄρ ὀϊστὸς ἐπέγραψε χρόα φωτός,
αὐτίκα δ' ἔρρεεν αἷμα μελανεφὲς ἐξ ὠτειλῆς,
ὡς δ' ὅτε τίς τ' ἐλέφαντα γυνὴ φοίνικι μιήνῃ
μῃονὶς, ἠὲ κάειρα, παρήϊον ἔμμεναι ἵππων,
κεῖται δ' ἐν θαλάμῳ, πολέες τέ μιν ἠρήσαντο

ζεὺς, ὅς τ' ἀνθρώπων ταμίης πολέμοιο τέτυκται.
ὥς ἄρα τις εἴπεσκεν ἀχαιῶν τε τρώων τε.
ἡ δ' ἀνδρὶ ἰκέλη τρώων κατεδύσεθ' ὅμιλον
λαοδόκῳ ἀντηνορίδῃ, κρατερῷ αἰχμητῇ·
πάνδαρον ἀντίθεον διζημένη, εἴπου ἐφεύροι.
εὗρε λυκάονος υἱὸν ἀμύμονά τε, κρατερόν τε,
ἑσταότ'· ἀμφὶ δέ μιν κρατεραὶ στίχες ἀσπιστάων
λαῶν, οἵ οἱ ἕποντο ἀπ' αἰσήποιο ῥοάων.
ἀγχοῦ δ' ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·
ἦ ῥά νύ μοί τι πίθοιο λυκάονος υἱὲ δαΐφρον,
τλαίης κεν μενελάῳ ἐπιπροέμεν ταχὺν ἰόν.
πᾶσι δέ κεν τρώεσσι χάριν, καὶ κῦδος ἄροιο.
ἐκ πάντων δὲ μάλιστα, ἀλεξάνδρῳ βασιλῆϊ·
τοῦ κεν δὴ πάμπρωτα παρ' ἀγλαὰ δῶρα φέροιο.
αἴ κεν ἴδῃ μενέλαον ἀρήϊον ἀτρέος υἱὸν
σῷ βέλεϊ δμηθέντα, πυρῆς ἐπιβάντ' ἀλεγεινῆς.
ἀλλ' ἄγ' ὀΐστευσον μενελάου κυδαλίμοιο.
εὔχεο δ' ἀπόλλωνι λυκηγενέϊ, κλυτοτόξῳ,
ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην,
οἴκαδε νοστήσας ἱερῆς εἰς ἄστυ ζελείης.
Ὣς φάτ' ἀθηναίη· τῷ δὲ φρένας ἄφρονι πεῖθεν.
αὐτίκ' ἐσύλα τόξον ἐΰξοον ἰξάλου αἰγὸς
ἀγρίου, ὅν ῥά ποτ' αὐτὸς ὑπὸ στέρνοιο τυχήσας
πέτρης ἐκβαίνοντα δεδεγμένος ἐν προδοκῇσι,
βεβλήκει πρὸς στῆθος· ὁ δ' ὕπτιος ἔμπεσε πέτρῃ.
τοῦ κέρα ἐκ κεφαλῆς ἑκκαιδεκάδωρα πεφύκει.
καὶ τὰ μὲν, ἀσκήσας κεραοξόος ἤραρε τέκτων·
πᾶν δ' εὖ λειήνας, χρυσέην ἐπέθηκε κορώνην.
καὶ τὸ μὲν, εὖ κατέθηκε τανυσσάμενος ποτὶ γαίῃ
ἀγκλίνας· πρόσθεν δὲ σάκεα σχέθον ἐσθλοὶ ἑταῖροι,

μὴ πρὶν

τάων, οὔτοι ἐγὼ πρόσθ' ἵσταμαι, οὐδὲ μεγαίρω.
εἴπερ γὰρ φθονέω τε, καὶ οὐκ εἰῶ διαπέρσαι,
οὐκ ἀνύω φθονέουσ', ἐπεὶ ἦ πολὺ φέρτερός ἐσσι.
ἀλλὰ χρὴ καὶ ἐμὸν θέμεναι πόνον οὐκ ἀτέλεστον.
καὶ γὰρ ἐγὼ θεός εἰμι, γένος δέ μοι ἔνθεν ὅθεν σοί.
καί με πρεσβυτάτην τέκετο κρόνος ἀγκυλομήτης
ἀμφότερον, γενεῇ τε, καὶ οὕνεκα σὴ παράκοιτις
κέκλημαι. σὺ δὲ πᾶσι μετ' ἀθανάτοισιν ἀνάσσεις,
ἀλλ' ἤτοι μὲν ταῦτ' ὑποείξομεν ἀλλήλοισι,
σοὶ μὲν ἐγὼ, σὺ δ' ἐμοί. ἐπὶ δ' ἕψονται θεοὶ ἄλλοι
ἀθάνατοι. σὺ δὲ θᾶσσον ἀθηναίῃ ἐπιτεῖλαι,
ἐλθεῖν ἐς τρώων, καὶ ἀχαιῶν φύλοπιν αἰνὴν,
πειρᾶν θ' ὥς κεν τρῶες ὑπερκύδαντας ἀχαιοὺς
ἄρξωσι πρότεροι ὑπὲρ ὅρκια δηλήσασθαι.
ὣς ἔφατ', οὐδ' ἀπίθησε πατὴρ ἀνδρῶν τε, θεῶν τε,
αὐτίκ' ἀθηναίην ἔπεα πτερόεντα προσηύδα,
αἶψα μάλ' ἐς στρατὸν ἐλθὲ μετὰ τρῶας, καὶ ἀχαιοὺς,
πειρᾶν δ' ὥς κεν τρῶες ὑπερκύδαντας ἀχαιοὺς
ἄρξωσι πρότεροι ὑπὲρ ὅρκια δηλήσασθαι.
Ὡς εἰπὼν ὤτρυνε πάρος μεμαυῖαν ἀθήνην,
βῆ δὲ κατ' οὐλύμποιο καρήνων ἀΐξασα.
οἷον δ' ἀστέρα ἧκε κρόνου παῖς ἀγκυλομήτεω,
ἢ ναύτῃσι τέρας, ἠὲ στρατῷ εὐρέϊ λαῶν
λαμπρὸν, τοῦ δέ τε πολλοὶ ἀπὸ σπινθῆρες ἵενται,
τῷ, εἰκυῖ' ἤϊξεν ἐπὶ χθόνα παλλὰς ἀθήνη,
κὰδ δ' ἔθορ' ἐς μέσσον, θάμβος δ' ἔχεν εἰσορόωντας
τρῶάς θ' ἱπποδάμους, καὶ ἐϋκνήμιδας ἀχαιούς.
ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον.
ἢ ῥ' αὖτις πόλεμός τε κακὸς καὶ φύλοπις αἰνὴ
ἔσσεται, ἢ φιλότητα μετ' ἀμφοτέροισι τίθησι

ἥρῃ δ' οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα·
αἰνότατε κρονίδη, ποῖον τὸν μῦθον ἔειπες·
πῶς ἐθέλεις ἅλιον θεῖναι πόνον, ἠδ' ἀτέλεστον
ἱδρῶθ', ὃν ἵδρωσα μόγῳ, καμέτην δέ μοι ἵπποι
λαὸν ἀγειρούσῃ· πριάμῳ κακὰ, τοῖό τε παισὶν
ἕρδ'· ἀτὰρ οὔτοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι.
Τὴν δὲ μέγ' ὀχθήσας, προσέφη νεφεληγερέτα Ζεύς.
δαιμονίη, τινύ σε πρίαμος, πριάμοιό τε παῖδες
τόσσα κακὰ ῥέζουσιν· ὅτ' ἀσπερχὲς μενεαίνεις
ἰλίου ἐξαλαπάξαι ἐϋκτίμενον πτολίεθρον.
εἰ δὲ σύγ' εἰσελθοῦσα πύλας, καὶ τείχεα μακρὰ,
ὠμὸν βεβρώθοις πρίαμον, πριάμοιό τε παῖδας,
ἄλλους τε τρῶας, τότε κεν χόλον ἐξακέσαιο.
ἕρξον ὅπως ἐθέλεις, μὴ τοῦτό γε νεῖκος ὀπίσσω
σοὶ, καὶ ἐμοὶ μέγ' ἔρισμα μετ' ἀμφοτέροισι γένηται.
ἄλλο δέ τοι ἐρέω· σὺ δ' ἐνὶ φρεσὶ βάλλεο σῇσιν,
ὁππότε κεν καὶ ἐγὼ μεμαὼς πόλιν ἐξαλαπάξαι,
τὴν ἐθέλω, ὅθι τοι φίλοι ἀνέρες ἐγγεγάασι,
μήτι διατρίβειν τὸν ἐμὸν χόλον, ἀλλά μ' ἐᾶσαι,
καὶ γὰρ ἐγὼ σοὶ δῶκα ἑκὼν ἀέκοντί γε θυμῷ.
αἳ γὰρ ὑπ' ἠελίῳ τε, καὶ οὐρανῷ ἀστερόεντι
ναιετάουσι πόληες ἐπιχθονίων ἀνθρώπων,
τάων μοι περὶ κῆρι τιέσκετο ἴλιος ἱρὴ
καὶ πρίαμος, καὶ λαὸς ἐϋμμελίω πριάμοιο,
οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ἐΐσης
λοιβῆς τε, κνίσης τε. τὸ γὰρ λάχομεν γέρας ἡμεῖς.
Τὸν δ' ἠμείβετ' ἔπειτα βοῶπις πότνια ἥρη·
ἤτοι ἐμοὶ τρεῖς μὲν πολὺ φίλταταί εἰσι πόληες,
ἄργος τε, σπάρτη τε, καὶ εὐρυάγυια μυκήνη.
τὰς, διαπέρσαι, ὅταν τοι ἀπέχθωνται περὶ κῆρι.

# ΙΛΙΑΔΟΣ. Δ. ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Δέλτα θεῶν ἀγορή, ὅρκων χύσις, ἄρεος ἀρχή.

Οἱ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἠγορόωντο,
χρυσέῳ ἐν δαπέδῳ, μετὰ δέ σφισι πότνια Ἥβη
νέκταρ ἐῳνοχόει· τοὶ δὲ χρυσέοις δεπάεσσι
δειδέχατ' ἀλλήλους, Τρώων πόλιν εἰσορόωντες.
αὐτίκ' ἐπειρᾶτο Κρονίδης ἐρεθιζέμεν Ἥρην
κερτομίοις ἐπέεσσι παραβλήδην ἀγορεύων.
δοιαὶ μὲν Μενελάῳ ἀρηγόνες εἰσὶ θεάων,
Ἥρη τ' Ἀργείη, καὶ Ἀλαλκομενηῒς Ἀθήνη.
ἀλλ' ἤτοι ταὶ, νόσφι καθήμεναι εἰσορόωσαι,
τέρπεσθον· τῷ δ' αὖτε φιλομμειδὴς Ἀφροδίτη
αἰεὶ παρμέμβλωκε, καὶ αὐτοῦ κῆρας ἀμύνει.
καὶ νῦν ἐξεσάωσεν οἰόμενον θανέεσθαι,
ἀλλ' ἤτοι νίκη μὲν ἀρηϊφίλου Μενελάου.
ἡμεῖς δὲ φραζώμεθ' ὅπως ἔσται τάδε ἔργα.
ἤ ῥ' αὖτις πόλεμόν τε κακὸν, καὶ φύλοπιν αἰνὴν
ὄρσομεν, ἢ φιλότητα μετ' ἀμφοτέροισι βάλωμεν.
εἰ δ' αὖ πως τόδε πᾶσι φίλον, καὶ ἡδὺ γένοιτο,
ἤτοι μὲν οἰκέοιτο πόλις Πριάμοιο ἄνακτος,
αὖτις δ' Ἀργείην Ἑλένην Μενέλαος ἄγοιτο.
Ὣς ἔφαθ'· αἳ δ' ἐπέμυξαν Ἀθηναίη τε, καὶ Ἥρη.
πλησίαι αἵγ' ἥσθην, κακὰ δὲ Τρώεσσι μεδέσθην.
ἤτοι Ἀθηναίη ἀκέων ἦν· οὐδέ τι εἶπε
σκυζομένη Διὶ πατρί, χόλος δέ μιν ἄγριος ᾕρει·

# ΙΛΙΑΔΟΣ. Δ. ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

¶ Δόξε τοῖς θεοῖς τὴν ἴλιον ἀλῶναι, διὸ ἀθηνᾶ μὲν, Μενέλαον τοξευθῆναι ὑπὸ πανδάρου παρεσκεύασε. καὶ οὕτω συγχυθέντων τῶν ὅρκων, μαχάων μὲν ἰᾶται μενέλαον· ἀγαμέμνων δὲ ἀπιλθὼν, τὴν στρατιὰν παρορμᾷ εἰς τὸν πόλεμον· συμβολῆς δὲ γενομένης, πολλοὶ ἑκατέρωθεν ἀναιροῦνται.

νήσῳ δ' ἐν κραναῇ ἐμίγην φιλότητι, καὶ εὐνῇ,
ὥς σέο νῦν ἔραμαι καί με γλυκὺς ἵμερος αἱρεῖ.
ἦ ῥα, καὶ ἄρχε λέχοσδε κιών, ἅμα δ' εἵπετ' ἄκοιτις.
τὼ μὲν ἄρ' ἐν τρητοῖσι κατεύνασθεν λεχέεσσιν.
ἀτρείδης δ' ἀν' ὅμιλον φοίτα θηρὶ ἐοικώς,
εἴ που ἐσαθρήσειεν ἀλέξανδρον θεοειδέα.
ἀλλ' οὔτις δύνατο τρώων, κλειτῶν τ' ἐπικούρων
δεῖξαι ἀλέξανδρον τότ' ἀρηϊφίλῳ μενελάῳ,
οὐ μὲν γὰρ φιλότητί γ' ἐκεύθανον, εἴ τις ἴδοιτο.
ἶσον γάρ σφιν πᾶσιν ἀπήχθετο κηρὶ μελαίνῃ.
Τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν ἀγαμέμνων.
Κέκλυτέ μευ τρῶες, καὶ δάρδανοι, ἠδ' ἐπίκουροι.
νίκη μὲν δὴ φαίνετ' ἀρηϊφίλου μενελάου,
ὑμεῖς δ' ἀργείην ἑλένην, καὶ κτήμαθ' ἅμ' αὐτῇ
ἔκδοτε, καὶ τιμὴν ἀποτινέμεν, ἥντιν' ἔοικεν,
ἥ τε καὶ ἐσσομένοισι μετ' ἀνθρώποισι πέληται.
ὣς ἔφατ' ἀτρείδης, ἐπὶ δ' ᾔνεον ἄλλοι ἀχαιοί.

τὼς δέ σ' ἀπεχθήρω, ὡς νῦν ἔκπαγλ' ἐφίλησα·
μέσσῳ δ' ἀμφοτέρων μητίσομαι ἔχθεα λυγρὰ
τρώων, καὶ δαναῶν, σὺ δέ κεν κακὸν οἶτον ὄληαι.
Ὣς ἔφατ', ἔδδεισε δ' ἑλένη Διὸς ἐκγεγαυῖα,
βῆ δὲ κατασχομένη ἑανῷ ἀργῆτι φαεινῷ
σιγῇ, πάσας δὲ τρῳὰς λάθεν· ἦρχε δὲ δαίμων.
αἱ δ' ὅτ' ἀλεξάνδροιο δόμον περικαλλέ' ἵκοντο,
ἀμφίπολοι μὲν ἔπειτα θοῶς ἐπὶ ἔργα τράποντο.
ἡ δ' εἰς ὑψόροφον θάλαμον κίε δῖα γυναικῶν.
τῇ δ' ἄρα δίφρον ἑλοῦσα φιλομμειδὴς ἀφροδίτη,
ἀντί' ἀλεξάνδροιο θεὰ κατέθηκε φέρουσα.
ἔνθα κάθιζ' ἑλένη κούρη Διὸς αἰγιόχοιο,
ὄσσε πάλιν κλίνασα, πόσιν δ' ἠνίπαπε μύθῳ.
ἤλυθες ἐκ πολέμου, ὡς ὤφελες αὐτόθ' ὀλέσθαι,
ἀνδρὶ δαμεὶς κρατερῷ, ὃς ἐμὸς πρότερος πόσις ἦεν.
ἦ μὲν δὴ πρίν γ' εὔχε' ἀρηϊφίλου μενελάου
σῇ τε βίῃ, καὶ χερσὶ, καὶ ἔγχεϊ, φέρτερος εἶναι.
ἀλλ' ἴθι νῦν προκάλεσσαι ἀρηΐφιλον μενέλαον
ἐξαῦτις μαχέσασθαι ἐναντίον, ἀλλά σ' ἔγωγε
παύσασθαι κέλομαι, μηδὲ ξανθῷ μενελάῳ
ἀντίβιον πόλεμον πολεμίζειν, ἠδὲ μάχεσθαι
ἀφραδέως, μή πως τάχ' ὑπ' αὐτοῦ δουρὶ δαμήῃς.
Τὴν δὲ πάρις μύθοισιν ἀμειβόμενος προσέειπε,
μή με γύναι χαλεποῖσιν ὀνείδεσι θυμὸν ἔνιπτε,
νῦν μὲν γὰρ μενέλαος ἐνίκησε σὺν ἀθήνῃ.
κεῖνον δ' αὖτις ἐγώ· πάρα γὰρ θεοί εἰσι καὶ ἡμῖν.
ἀλλ' ἄγε δὴ φιλότητι τραπείομεν εὐνηθέντε,
οὐ γάρ πώποτέ μ' ὧδέ γ' ἔρως φρένας ἀμφεκάλυψεν,
οὐδ' ὅτε σε πρότερον λακεδαίμονος ἐξ ἐρατεινῆς
ἔπλεον ἁρπάξας ἐν ποντοπόροισι νέεσσι

νήσῳ δ'

χειρὶ δὲ νεκταρέου ἑανοῦ ἐτίναξε λαβοῦσα·
γρηῒ δέ μιν ἐικυῖα παλαιγενέϊ προσέειπεν
εἰροκόμῳ, ἥ οἱ λακεδαίμονι ναιεταώσῃ,
ἤσκειν εἴρια καλά, μάλιστα δέ μιν φιλέεσκε·
τῇ μιν ἐεισαμένη, προσεφώνεε δῖ' ἀφροδίτη·
δεῦρ' ἴθ'· ἀλέξανδρός σε καλεῖ οἶκόνδε νέεσθαι,
κεῖνος ὅ γ' ἐν θαλάμῳ, καὶ δινωτοῖσι λέχεσσι,
κάλλεΐ τε στίλβων, καὶ εἵμασιν· οὐδέ κε φαίης
ἀνδρὶ μαχεσσάμενον τόν γ' ἐλθεῖν, ἀλλὰ χορόνδε
ἔρχεσθ', ἠὲ χοροῖο νέον λήγοντα καθίζειν.
Ὣς φάτο· τῇ δ' ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε·
καί ῥ' ὡς οὖν ἐνόησε θεᾶς περικαλλέα δειρὴν,
στήθεά θ' ἱμερόεντα, καὶ ὄμματα μαρμαίροντα,
θάμβησέν τ' ἄρ' ἔπειτα, ἔπος τ' ἔφατ', ἔκ τ' ὀνόμαζε·
Δαιμονίη τί με ταῦτα λιλαίεαι ἠπεροπεύειν
ἦ πῇ με προτέρω πολίων εὖ ναιομενάων
ἄξεις; ἢ φρυγίης, ἢ μῃονίης ἐρατεινῆς,
εἴ τίς τοι καὶ κεῖθι φίλος μερόπων ἀνθρώπων·
οὕνεκα δὴ νῦν δῖον ἀλέξανδρον μενέλαος
νικήσας ἐθέλει στυγερὴν ἐμὲ οἴκαδ' ἄγεσθαι,
τοὔνεκα δὴ νῦν δεῦρο δολοφρονέουσα παρέστης,
ἧσο παρ' αὐτὸν ἰοῦσα· θεῶν δ' ἀπόεικε κελεύθου·
μηδ' ἔτι σοῖσι πόδεσσιν ὑποστρέψειας ὄλυμπον,
ἀλλ' αἰεὶ περὶ κεῖνον ὀΐζυε, καί ἑ φύλασσε,
εἰς ὅ κέ σ' ἢ ἄλοχον ποιήσεται, ἢ ὅγε δούλην.
κεῖσε δ' ἐγὼν οὐκ εἶμι· νεμεσσητὸν δέ κεν εἴη,
κείνου πορσανέουσα λέχος, τρῳαὶ δέ μ' ὀπίσσω
πᾶσαι μωμήσονται, ἔχω δ' ἄχε' ἄκριτα θυμῷ,
τὴν δὲ χολωσαμένη προσεφώνεε δῖ' ἀφροδίτη,
μή μ' ἔρεθε σχετλίη, μὴ χωσαμένη σε μεθείω·

ἦ ῥα· καὶ ἀμπεπαλὼν, προΐει δολιχόσκιον ἔγχος,
καὶ βάλε πριαμίδαο κατ' ἀσπίδα πάντοσ' ἐΐσην.
διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄμβριμον ἔγχος,
καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο·
ἀντικρὺ δὲ παραὶ λαπάρην διάμησε χιτῶνα
ἔγχος, ὁ δ' ἐκλίνθη, καὶ ἀλεύατο κῆρα μέλαιναν.
ἀτρείδης δ' ἐρυσσάμενος ξίφος ἀργυρόηλον,
πλῆξεν ἀνασχόμενος κόρυθος φάλον ἀμφὶ δ' ἄρ αὐτῷ
τριχθά τε, καὶ τετραχθὰ διατρυφὲν ἔκπεσε χειρός.
ἀτρείδης δ' ᾤμωξεν ἰδὼν ὡς οὐρανὸν εὐρύν.
Ζεῦ πάτερ, οὔτις σεῖο θεῶν ὀλοώτερος ἄλλος.
ἦ τ' ἐφάμην τίσασθαι ἀλέξανδρον κακότητος.
νῦν δέ μοι ἐν χείρεσσ' ἐάγη ξίφος. ἐκ δέ μοι ἔγχος
ἠΐχθη παλάμηφιν ἐτώσιον, οὐδ' ἔβαλόν μιν.
ἦ. καὶ ἐπαΐξας, κόρυθος λάβεν ἱπποδασείης·
ἕλκε δ' ἐπιστρέψας μετ' εὐκνήμιδας ἀχαιούς·
ἄγχε δέ μιν πολύκεστος ἱμὰς ἁπαλὴν ὑπὸ δειρὴν,
ὅς οἱ ὑπ' ἀνθερεῶνος ὀχεὺς τέτατο τρυφαλείης.
καί νύ κεν εἴρυσσέν τε, καὶ ἄσπετον ἤρατο κῦδος
εἰ μὴ ἄρ' ὀξὺ νόησε Διὸς θυγάτηρ ἀφροδίτη,
ἥ οἱ ῥῆξεν ἱμάντα βοὸς ἶφι κταμένοιο.
κεινὴ δὲ τρυφάλεια ἅμ' ἕσπετο χειρὶ παχείῃ·
τὴν μὲν ἔπειθ' ἥρως μετ' εὐκνήμιδας ἀχαιοὺς
ῥῖψ' ἐπιδινήσας. κόμισαν δ' ἐρίηρες ἑταῖροι.
αὐτὰρ ὁ, ἂψ ἐπόρουσε κατακτάμεναι μενεαίνων
ἔγχεϊ χαλκείῳ. τὸν δ' ἐξήρπαξ' ἀφροδίτη
ῥεῖα μάλ' ὥς τε θεός. ἐκάλυψε δ' ἄρ' ἠέρι πολλῇ.
κὰδ δ' εἷσ' ἐν θαλάμῳ εὐώδεϊ κηώεντι.
αὐτὴ δ' αὖθ' ἑλένην καλέουσ' ἴε, τὴν δ' ἐκίχανε
πύργῳ ἐφ' ὑψηλῷ· περὶ δὲ τρῳαὶ ἅλις ἦσαν·

χειρὶ

ἂψ ὁρόων. πάριος δ' ἐθοῶς ἐκ κλῆρος ὄρουσεν.
οἱ μὲν, ἔπειθ' ἵζοντο κατὰ στίχας, ἧχι ἑκάστῳ
ἵπποι ἀερσίποδες, καὶ ποικίλα τεύχε' ἔκειτο.
αὐτὰρ ὅ γ' ἀμφ' ὤμοισιν ἐδύσατο τεύχεα καλὰ
δῖος ἀλέξανδρος ἑλένης πόσις ἠϋκόμοιο.
κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε,
καλὰς, ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας.
δεύτερον αὖ θώρηκα περὶ στήθεσιν ἔδυνεν
οἷο κασιγνήτοιο λυκάονος, ἥρμοσε δ' αὐτῷ.
ἀμφὶ δ' ἄρ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον,
χάλκεον. αὐτὰρ ἔπειτα σάκος μέγα τε, στιβαρόν τε.
κρατὶ δ' ἐπ' ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν,
ἵππουριν, δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν.
εἵλετο δ' ἄλκιμον ἔγχος, ὅ οἱ παλάμηφιν ἀρήρει.
ὣς δ' αὔτως μενέλαος ἀρήϊος ἔντε' ἔδυνεν.
οἳ δ' ἐπεὶ οὖν ἑκάτερθεν ὁμίλου θωρήχθησαν,
ἐς μέσσον τρώων, καὶ ἀχαιῶν ἐστιχόωντο,
δεινὸν δερκόμενοι. θάμβος δ' ἔχεν εἰσορόωντας,
τρῶάς θ' ἱπποδάμους, καὶ ἐϋκνήμιδας ἀχαιούς.
καί ῥ' ἐγγὺς στήτην διαμετρητῷ ἐνὶ χώρῳ.
σείοντ' ἐγχείας, ἀλλήλοισι κοτέοντε.
πρόσθε δ' ἀλέξανδρος προΐει δολιχόσκιον ἔγχος,
καὶ βάλεν ἀτρεΐδαο κατ' ἀσπίδα πάντοσε ἴσην.
οὐδ' ἔρρηξεν χαλκόν, ἀνεγνάμφθη δέ οἱ αἰχμὴ
ἀσπίδι ἐνὶ κρατερῇ, ὁ δὲ δεύτερος ὄρνυτο χαλκῷ
ἀτρεΐδης μενέλαος ἐπευξάμενος Διὶ πατρί.
Ζεῦ ἄνα, δὸς τίσασθαι ὅ με πρότερος κάκ' ἔοργε,
δῖον ἀλέξανδρον, καὶ ἐμῆς ὑπὸ χερσὶ δάμασσον
ὄφρά τις ἐρρίγησι καὶ ὀψιγόνων ἀνθρώπων,
ξεινοδόκον κακὰ ῥέξαι, ὅ κεν φιλότητα παράσχῃ.

οἶνον δ' ἐκ κρητῆρος ἀφυσσάμενοι δεπάεσσιν
ἔκχεον, ἠδ' εὔχοντο θεοῖς αἰειγενέτῃσιν.
ὧδε δέ τις εἴπεσκεν ἀχαιῶν τε τρώων τε.
ζεῦ κύδιστε, μέγιστε, καὶ ἀθάνατοι θεοὶ ἄλλοι
ὁππότεροι πρότεροι ὑπὲρ ὅρκια πημήνειαν,
ὧδέ σφ' ἐγκέφαλος χαμάδις ῥέοι, ὡς ὅδε οἶνος
αὐτῶν, καὶ τεκέων. ἄλοχοι δ' ἄλλοισι μιγεῖεν
ὣς ἔφαν. οὐδ' ἄρα πώ σφιν ἐπεκραίαινε κρονίων.
Τοῖσι δὲ δαρδανίδης πρίαμος μετὰ μῦθον ἔειπε.
κέκλυτέ μευ τρῶες, καὶ ἐϋκνήμιδες ἀχαιοί.
ἤτοι ἐγὼν εἶμι προτὶ ἴλιον ἠνεμόεσσαν
ἄψ, ἐπεὶ οὔπω τλήσομ' ἐν ὀφθαλμοῖσιν ὁρᾶσθαι
μαρνάμενον φίλον υἱὸν ἀρηϊφίλῳ μενελάῳ.
ζεὺς μέν που τό γε οἶδε, καὶ ἀθάνατοι θεοὶ ἄλλοι,
ὁπποτέρῳ θανάτοιο τέλος πεπρωμένον ἐστίν.
ἦ ῥα, καὶ ἐς δίφρον ἄρνας θέτο ἰσόθεος φώς.
ἂν δ' ἄρ ἔβαιν' αὐτὸς, κατὰ δ' ἡνία τεῖνεν ὀπίσσω.
πὰρ δέ οἱ ἀντήνωρ περικαλλέα βήσετο δίφρον.
τὼ μὲν ἄρ ἄψορροι προτὶ ἴλιον ἀπονέοντο.
ἕκτωρ δὲ πριάμοιο πάϊς, καὶ δῖος ὀδυσσεὺς,
χῶρον μὲν πρῶτον διεμέτρεον. αὐτὰρ ἔπειτα,
κλήρους ἐν κυνέῃ χαλκήρεϊ πάλλον ἑλόντες,
ὁππότερος δὴ πρόσθεν ἀφείη χάλκεον ἔγχος.
λαοὶ δ' ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον.
ὧδε δέ τις εἴπεσκεν ἀχαιῶν τε, τρώων τε
ζεῦ πάτερ ἴδηθεν μεδέων, κύδιστε, μέγιστε,
ὁππότερος τάδε ἔργα μετ' ἀμφοτέροισιν ἔθηκε
τὸν δὸς ἀποφθίμενον δῦναι δόμον ἄϊδος εἴσω.
ἡμῖν δ' αὖ φιλότητα, καὶ ὅρκια πιστὰ γενέσθαι.
Ὣς ἄρ ἔφαν. πάλλεν δὲ μέγας κορυθαίολος ἕκτωρ,

ἐξ ἵππων ἀποβάντες ἐπὶ χθόνα πουλυβότειραν,
ἐς μέσον τρώων, καὶ ἀχαιῶν ἐστιχόωντο.
ὤρνυτο δ' αὐτίκ' ἔπειτα ἄναξ ἀνδρῶν ἀγαμέμνων,
ἂν δ' ὀδυσεὺς πολύμητις· ἀτὰρ κήρυκες ἀγαυοὶ
ὅρκια πιστὰ θεῶν σύναγον· κρητῆρι δὲ οἶνον
μίσγον· ἀτὰρ βασιλεῦσιν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν.
ἀτρείδης δὲ ἐρυσσάμενος χείρεσσι μάχαιραν,
ἥ οἱ πὰρ ξίφεος μέγα κουλεὸν αἰὲν ἄωρτο,
ἀρνῶν ἐκ κεφαλέων τάμνε τρίχας, αὐτὰρ ἔπειτα,
κήρυκες τρώων, καὶ ἀχαιῶν νεῖμαν ἀρίστοις.
τοῖσι δ' ἀτρείδης μεγάλ' εὔχετο χεῖρας ἀνασχών.
ζεῦ πάτερ, ἴδηθεν μεδέων, κύδιστε, μέγιστε,
ἠέλιός θ' ὃς πάντ' ἐφορᾷς, καὶ πάντ' ἐπακούεις,
καὶ ποταμοί, καὶ γαῖα, καὶ οἳ ὑπένερθε καμόντας
ἀνθρώπους τίνυσθον, ὅ, τις κ' ἐπίορκον ὀμόσσῃ,
ὑμεῖς μάρτυροι ἔστε, φυλάσσετε δ' ὅρκια πιστά.
εἰ μέν κεν μενέλαον ἀλέξανδρος καταπέφνῃ,
αὐτὸς ἔπειθ' ἑλένην ἐχέτω, καὶ κτήματα πάντα·
ἡμεῖς δ' ἐν νήεσσι νεώμεθα ποντοπόροισιν.
εἰ δέ κ' ἀλέξανδρον κτείνῃ ξανθὸς μενέλαος,
τρῶας ἔπειθ' ἑλένην, καὶ κτήματα πάντ' ἀποδοῦναι,
τιμὴν δ' ἀργείοις ἀποτινέμεν ἥν τιν' ἔοικεν,
ἥ τε καὶ ἐσσομένοισι μετ' ἀνθρώποισι πέληται.
εἰ δ' ἂν ἐμοὶ τιμὴν πρίαμος πριάμοιό τε παῖδες
τίνειν οὐκ ἐθέλωσιν ἀλεξάνδροιο πεσόντος,
αὐτὰρ ἐγὼ καὶ ἔπειτα μαχήσομαι ἵνεκα ποινῆς
αὖθι μένων, ἧος κε τέλος πολέμοιο κιχείω,
ἦ καὶ ἀπὸ στομάχους ἀρνῶν τάμε νηλέϊ χαλκῷ.
καὶ τοὺς μὲν, κατέθηκεν ἐπὶ χθονὸς ἀσπαίροντας,
θυμοῦ δευομένους· ἀπὸ γὰρ μένος εἵλετο χαλκός.

οὓς κεν ἐῢ γνοίην, καὶ τοὔνομα μυθησαίμην·
δοιὼ δ' οὐ δύναμαι ἰδέειν κοσμήτορε λαῶν,
κάστορά θ' ἱππόδαμον, καὶ πὺξ ἀγαθὸν πολυδεύκεα,
αὐτοκασιγνήτω, τώ μοι μία γείνατο μήτηρ,
ἢ οὐκ ἑσπέσθην λακεδαίμονος ἐξ ἐρατεινῆς,
ἢ δεῦρο μὲν ἕποντο νέεσσ' ἐνὶ ποντοπόροισι,
νῦν αὖτ' οὐκ ἐθέλουσι μάχην καταδύμεναι ἀνδρῶν,
αἴσχεα δειδιότες, καὶ ὀνείδεα πόλλ', ἅ μοί ἐστι.
Ὣς φάτο, τοὺς δ' ἤδη κάτεχεν φυσίζοος αἶα
ἐν λακεδαίμονι αὖθι, φίλῃ ἐνὶ πατρίδι γαίῃ.
κήρυκες δ' ἀνὰ ἄστυ θεῶν φέρον ὅρκια πιστά,
ἄρνε δύω, καὶ οἶνον ἐΰφρονα, καρπὸν ἀρούρης,
ἀσκῷ ἐν αἰγείῳ, φέρε δὲ κρητῆρα φαεινὸν
κῆρυξ ἰδαῖος, ἠδὲ χρύσεια κύπελλα,
ὤτρυνεν δὲ γέροντα παριστάμενος ἐπέεσσιν.
ὄρσεο λαομεδοντιάδη. καλέουσιν ἄριστοι
τρώων θ' ἱπποδάμων, καὶ ἀχαιῶν χαλκοχιτώνων,
ἐς πεδίον καταβῆναι, ἵν' ὅρκια πιστὰ ταμῆται,
αὐτὰρ ἀλέξανδρος, καὶ ἀρηΐφιλος μενέλαος
μακρῇς ἐγχείῃσι μαχήσοντ' ἀμφὶ γυναικί,
τῷ δέ κε νικήσαντι, γυνὴ, καὶ κτήμαθ' ἕποιτο.
οἱ δ' ἄλλοι, φιλότητα, καὶ ὅρκια πιστὰ ταμόντες,
ναίοιμεν τροίην ἐριβώλακα, τοὶ δὲ νέονται
ἄργος ἐς ἱππόβοτον, καὶ ἀχαιΐδα καλλιγύναικα.
Ὣς φάτο. ῥίγησεν δ' ὁ γέρων, ἐκέλευσε δ' ἑταίρους
ἵππους ζευγνύμεναι, τοὶ δ' ὀτραλέως ἐπίθοντο.
ἂν δ' ἄρ' ἔβη πρίαμος, κατὰ δ' ἡνία τεῖνεν ὀπίσσω.
πὰρ δέ οἱ, ἀντήνωρ περικαλλέα βήσετο δίφρον.
τὼ δὲ διὰ σκαιῶν πεδίον δ' ἔχον ὠκέας ἵππους.
ἀλλ' ὅτε δή ῥ' ἵκοντο μετὰ τρῶας, καὶ ἀχαιούς,

ἐξ ἵππων

ἤδη γὰρ καὶ δεῦρό ποτ' ἤλυθε δῖος ὀδυσσεὺς,
σεῦ ἕνεκ' ἀγγελίης, σὺν ἀρηϊφίλῳ Μενελάῳ·
τοὺς δ' ἐγὼ ἐξείνισσα, καὶ ἐν μεγάροισι φίλησα.
ἀμφοτέρων δὲ φυὴν ἐδάην, καὶ μήδεα πυκνά·
ἀλλ' ὅτε δὴ τρώεσσιν ἀγρομένοισιν ἔμιχθεν,
στάντων μὲν, μενέλαος ὑπείρεχεν εὐρέας ὤμους·
ἄμφω δ' ἑζομένω, γεραρώτερος ἦεν ὀδυσσεύς.
ἀλλ' ὅτε δὴ μύθους, καὶ μήδεα πᾶσιν ὕφαινον,
ἤτοι μὲν μενέλαος ἐπιτροχάδην ἀγόρευε,
παῦρα μὲν ἀλλὰ μάλα λιγέως, ἐπεὶ οὐ πολύμυθος.
οὐδ' ἀφαμαρτοεπὴς, εἰ καὶ γένει ὕστερος ἦεν,
ἀλλ' ὅτε δὴ πολύμητις ἀναΐξειεν ὀδυσσεὺς,
στάσκεν, ὑπαὶ δὲ ἴδεσκε κατὰ χθονὸς ὄμματα πήξας,
σκῆπτρον δ' οὔτ' ὀπίσω, οὔτε προπρηνὲς ἐνώμα,
ἀλλ' ἀστεμφὲς ἔχεσκεν ἀΐδρεϊ φωτὶ ἐοικώς,
φαίης κε ζάκοτόν τινα ἔμμεναι, ἄφρονά θ' αὔτως,
ἀλλ' ὅτε δὴ ῥ' ὄπα τε μεγάλην ἐκ στήθεος ἵει,
καὶ ἔπεα νιφάδεσσιν ἐοικότα χειμερίῃσιν,
οὐκ ἂν ἔπειτ' ὀδυσῆϊ γ' ἐρίσσειε βροτὸς ἄλλος.
οὐ τότε γ' ὧδ' ὀδυσῆος ἀγασσάμεθ' εἶδος ἰδόντες,
τὸ τρίτον αὖτ' αἴαντα ἰδὼν ἐρέειν' ὁ γεραιός,
τίς τ' ἄρ' ὅδ' ἄλλος ἀχαιὸς ἀνὴρ ἠΰς τε, μέγας τε,
ἔξοχος ἀργείων κεφαλὴν, ἠδ' εὐρέας ὤμους,
Τὸν δ' ἑλένη τανύπεπλος ἀμείβετο δῖα γυναικῶν·
οὗτος δ' αἴας ἐστὶ πελώριος ἕρκος ἀχαιῶν.
ἰδομενεὺς δ' ἑτέρωθεν ἐνὶ Κρήτεσσι θεὸς ὥς,
ἕστηκ'· ἀμφὶ δέ μιν Κρητῶν ἀγοὶ ἠγερέθονται.
πολλάκι μιν ξείνισσεν ἀρηΐφιλος μενέλαος
οἴκῳ ἐν ἡμετέρῳ, ὁπότε Κρήτηθεν ἵκοιτο,
νῦν δ' ἄλλους μὲν πάντας ὁρῶ ἑλίκωπας ἀχαιούς,

παῖδά τε τηλυγέτην, καὶ ὁμηλικίην ἐρατεινήν·
ἀλλὰ τά γ' οὐκ ἐγένοντο· τὸ, καὶ κλαίουσα τέτηκα.
τοῦτο δέ τοι ἐρέω, ὅ μ' ἀνείρεαι, ἠδὲ μεταλλᾷς.
οὗτός γ' Ἀτρείδης εὐρυκρείων Ἀγαμέμνων,
ἀμφότερον· βασιλεύς τ' ἀγαθὸς, κρατερός τ' αἰχμητής·
δαὴρ αὖτ' ἐμὸς ἔσκε, κυνώπιδος, εἴποτ' ἔην γε.
Ὣς φάτο· τὸν δ' ὁ γέρων ἠγάσσατο, φώνησέν τε·
ὦ μάκαρ Ἀτρείδη, μοιρηγενὲς, ὀλβιόδαιμον·
ἦ ῥά νύ τοι πολλοὶ δεδμήατο κοῦροι Ἀχαιῶν·
ἤδη καὶ Φρυγίην εἰσήλυθον ἀμπελόεσσαν,
ἔνθα ἴδον πλείστους Φρύγας ἀνέρας αἰολοπώλους,
λαοὺς Ὀτρῆος, καὶ Μυγδόνος ἀντιθέοιο,
οἵ ῥα τότ' ἐστρατόωντο παρ' ὄχθας Σαγγαρίοιο·
καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν, μετὰ τοῖσιν ἐλέχθην
ἤματι τῷ, ὅτ' ἦλθον Ἀμαζόνες ἀντιάνειραι·
ἀλλ' οὐδ' οἱ τόσοι ἦσαν, ὅσοι ἑλίκωπες Ἀχαιοί.
Δεύτερον αὖτ' Ὀδυσῆα ἰδὼν, ἐρέειν' ὁ γεραιός,
εἴπ' ἄγε μοι καὶ τόνδε φίλον τέκος, ὅστις ὅ δ' ἐστί·
μείων μὲν κεφαλῇ Ἀγαμέμνονος Ἀτρείδαο,
εὐρύτερος δ' ὤμοισιν, ἠδὲ στέρνοισιν ἰδέσθαι.
τεύχεα μέν οἱ κεῖται ἐπὶ χθονὶ πουλυβοτείρῃ,
αὐτὸς δὲ κτίλος ὣς, ἐπιπωλεῖται στίχας ἀνδρῶν·
ἀρνειῷ μιν ἔγωγε ἐΐσκω πηγεσιμάλλῳ,
ὅς τ' οἰῶν μέγα πῶϋ διέρχεται ἀργεννάων.
Τὸν δ' ἠμείβετ' ἔπειθ' Ἑλένη Διὸς ἐγγεγαυῖα·
οὗτος δ' αὖ Λαερτιάδης πολύμητις Ὀδυσσεύς,
ὃς τράφη ἐν δήμῳ Ἰθάκης κραναῆς περ ἐούσης,
εἰδὼς παντοίους τε δόλους, καὶ μήδεα πυκνά.
Τὴν δ' αὖτ' Ἀντήνωρ πεπνυμένος ἀντίον ηὔδα·
ὦ γύναι, ἦ μάλα τοῦτο ἔπος νημερτὲς ἔειπες.

ἤδη γὰρ

αἶψα δ' ἔπειθ' ἵκανον ὅθι σκαιαὶ πύλαι ἦσαν.
Οἱ δ' ἀμφὶ πρίαμον, καὶ πάνθοον, ἠδὲ θυμοίτην,
Λάμπον τε κλυτίον θ', ἱκετάονά τ' ὄζον ἄρηος.
Οὐκαλέγων τε, καὶ ἀντήνωρ πεπνυμένω ἄμφω,
εἵατο δημογέροντες ἐπὶ σκαιῇσι πύλῃσι,
γήραϊ δὴ πολέμοιο πεπαυμένοι, ἀλλ' ἀγορηταὶ
ἐσθλοί, τεττίγεσσιν ἐοικότες, οἵτε καθ' ὕλην
δενδρέῳ ἐφεζόμενοι, ὄπα λειριόεσσαν ἱεῖσι.
τοῖοι ἄρα τρώων ἡγήτορες ἦντ' ἐπὶ πύργῳ.
οἱ δ' ὡς οὖν εἴδον ἑλένην ἐπὶ πύργον ἰοῦσαν,
ἦκα πρὸς ἀλλήλους ἔπεα πτερόεντ' ἀγόρευον.
οὐ νέμεσις τρῶας, καὶ ἐϋκνήμιδας ἀχαιοὺς
τοιῇδ' ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν.
αἰνῶς ἀθανάτῃσι θεῇς εἰς ὦπα ἔοικεν.
ἀλλὰ καὶ ὧς τοίη περ ἐοῦσ' ἐν νηυσὶ νεέσθω,
μηδ' ἡμῖν, τεκέεσσί τ' ὀπίσσω πῆμα λίποιτο.
Ὣς ἄρ' ἔφαν, πρίαμος δ' ἑλένην ἐκαλέσσατο φωνῇ.
δεῦρο πάροιθ' ἐλθοῦσα φίλον τέκος, ἵζευ ἐμεῖο,
ὄφρα ἴδῃς πρότερόν τε πόσιν, πηούς τε, φίλους τε,
οὔτι μοι αἰτίη ἐσσί, θεοί νύ μοι αἴτιοί εἰσιν,
οἵ μοι ἐφώρμησαν πόλεμον πολύδακρυν ἀχαιῶν,
ὥς μοι καὶ τόνδ' ἄνδρα πελώριον ἐξονομήνῃς,
ὅστις ὅδ' ἐστὶν ἀχαιὸς ἀνὴρ ἠΰς τε, μέγας τε,
ἤτοι μὲν κεφαλῇ καὶ μείζονες ἄλλοι ἔασιν
καλὸν δ' οὕτω ἐγὼν οὔπω ἴδον ὀφθαλμοῖσιν,
οὐδ' οὕτω γεραρόν. βασιλῆϊ γὰρ ἀνδρὶ ἔοικεν,
Τὸν δ' ἑλένη μύθοισιν ἀμείβετο δῖα γυναικῶν,
αἰδοῖός τέ μοι ἐσσὶ φίλε ἑκυρὲ, δεινός τε.
ὡς ὄφελεν θάνατός μοι ἁδεῖν κακὸς, ὁππότε δεῦρο
υἱέϊ σῷ ἑπόμην, θάλαμον, γνωτούς τε λιποῦσα.

πλησίον ἀλλήλων· ὀλίγη δ' ἦν ἀμφὶς ἄρουρα.
ἕκτωρ δὲ προτὶ ἄστυ δύω κήρυκας ἔπεμπεν
καρπαλίμως ἄρνας τε φέρειν, πρίαμόν τε καλέσσαι,
αὐτὰρ ὁ, ταλθύβιον προΐει κρείων ἀγαμέμνων,
νῆας ἐπὶ γλαφυρὰς ἰέναι, ἠδ' ἄρν' ἐκέλευεν
οἰσέμεναι· ὁ δ' ἄρ οὐκ ἀπίθησ' ἀγαμέμνονι δίῳ.
ἶρις δ' αὖθ' ἑλένῃ λευκωλένῳ ἄγγελος ἦλθεν,
εἰδομένη γαλόῳ ἀντηνορίδαο δάμαρτι,
τὴν, ἀντηνορίδης εἶχε κρείων ἑλικάων.
Λαοδίκην πριάμοιο θυγατρῶν εἶδος ἀρίστην,
τὴν δ' εὗρ' ἐν μεγάρῳ, ἡ δὲ, μέγαν ἱστὸν ὕφαινε,
δίπλακα μαρμαρέην, πολέας δ' ἐνέπασσεν ἀέθλους
τρώων θ' ἱπποδάμων, καὶ ἀχαιῶν χαλκοχιτώνων.
οὓς ἕθεν εἵνεκ' ἔπασχον ὑπ' ἄρηος παλαμάων,
ἀγχοῦ δ' ἱσταμένη προσέφη πόδας ὠκέα ἶρις,
δεῦρ' ἴθι νύμφα φίλη, ἵνα θέσκελα ἔργα ἴδηαι
τρώων θ' ἱπποδάμων, καὶ ἀχαιῶν χαλκοχιτώνων,
οἳ πρὶν ἐπ' ἀλλήλοισι φέρον πολύδακρυν ἄρηα
ἐν πεδίῳ, ὀλοοῖο λιλαιόμενοι πολέμοιο,
οἳ δὴ νῦν ἕαται σιγῇ, πόλεμος δὲ πέπαυται,
ἀσπίσι κεκλιμένοι παρὰ δ' ἔγχεα μακρὰ πέπηγεν.
αὐτὰρ ἀλέξανδρος καὶ ἀρηΐφιλος μενέλαος,
μακρῇς ἐγχείῃσι μαχήσονται περὶ σεῖο.
τῷ δέ κε νικήσαντι, φίλη κεκλήσῃ ἄκοιτις,
Ὣς εἰποῦσα θεὰ, γλυκὺν ἵμερον ἔμβαλε θυμῷ
ἀνδρός τε προτέροιο, καὶ ἄστεος, ἠδὲ τοκήων.
αὐτίκα δ' ἀργεννῇσι καλυψαμένη ὀθόνῃσιν,
ὁρμᾶτ' ἐκ θαλάμοιο, τέρεν κατὰ δάκρυ χέουσα,
οὐκ οἴη· ἅμα τῇ γε καὶ ἀμφίπολοι δύ' ἕποντο,
αἴθρη πιτθῆος θυγάτηρ, Κλυμένη τε βοῶπις.

συμένως· ἕκτωρ δὲ μετ᾽ ἀμφοτέροισιν ἔειπε·
έκλυτέ μευ τρῶες, καὶ εὐκνήμιδες ἀχαιοὶ
μῦθον ἀλεξάνδροιο, τοῦ, εἵνεκα νεῖκος ὄρωρεν.
λλους μὲν κέλεται τρῶας, καὶ πάντας ἀχαιοὺς,
εύχεα κάλ᾽ ἀποθέσθαι ἐπὶ χθονὶ πουλυβοτείρῃ.
ὐτὸν δ᾽ ἐν μέσσῳ, καὶ ἀρηΐφιλον Μενέλαον,
ἴους ἀμφ᾽ ἑλένῃ, καὶ κτήμασι πᾶσι μάχεσθαι.
ππότερος δέ κε νικήσῃ, κρείσσων τε γένηται,
τήμαθ᾽ ἑλὼν εὖ πάντα, γυναῖκά τε οἴκαδ᾽ ἀγέσθω.
ἱ δ᾽ ἄλλοι φιλότητα, καὶ ὅρκια πιστὰ τάμωμεν.
ὣς ἔφαθ᾽· οἱ δ᾽ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
οῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Μενέλαος.
έκλυτε νῦν καὶ ἐμεῖο· μάλιστα γὰρ ἄλγος ἱκάνει
υμὸν ἐμόν· φρονέω δὲ διακρινθήμεναι ἤδη
ργείους, καὶ τρῶας, ἐπεὶ κακὰ πολλὰ πέπασθε
ἵνεκ᾽ ἐμῆς ἔριδος, καὶ ἀλεξάνδρου ἕνεκ᾽ ἀρχῆς
μέων δ᾽ ὁπποτέρῳ θάνατος, καὶ μοῖρα τέτυκται,
εθναίη· ἄλλοι δὲ διακρινθεῖτε τάχιστα.
ἴσετε δ᾽ ἄρν᾽ ἕτερον λευκὸν, ἑτέρην δὲ μέλαιναν
ῇ τε, καὶ ἠελίῳ· Διὶ δ᾽ ἡμεῖς οἴσομεν ἄλλον.
ξετε δὲ πριάμοιο βίην, ὄφρ᾽ ὅρκια τάμνῃ
ὐτὸς, ἐπεί οἱ παῖδες ὑπερφίαλοι, καὶ ἄπιστοι
ή τις ὑπερβασίῃ Διὸς ὅρκια δηλήσηται.
ἰεὶ δ᾽ ὁπλοτέρων ἀνδρῶν φρένες ἠερέθονται.
οἷς δ᾽ ὁ γέρων μετέῃσιν, ἅμα πρόσσω καὶ ὀπίσσω
λεύσσει, ὅπως ὄχ᾽ ἄριστα μετ᾽ ἀμφοτέροισι γένηται.
ἔφαθ᾽· οἱ δ᾽ ἐχάρησαν ἀχαιοί τε, τρῶές τε,
ἐλπόμενοι παύσασθαι ὀϊζυροῦ πολέμοιο.
αί ῥ᾽ ἵππους μὲν ἔρυξαν ἐπὶ στίχας, ἐκ δ᾽ ἔβαν αὐτοί.
εύχεά τ᾽ ἐξεδύοντο, τὰ μὲν κατέθεντ᾽ ἐπὶ γαίῃ,

ἥ τε κόμη, τό τε εἶδος, ὅτ' ἐν κονίῃσι μιγείης.
ἀλλὰ μάλα Τρῶες δειδήμονες· ἦ τέ κεν ἤδη
λάϊνον ἕσσο χιτῶνα κακῶν ἕνεκ', ὅσσα ἔοργας.
Τὸν δ' αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής,
Ἕκτορ· ἐπεί με κατ' αἶσαν ἐνείκεσας, οὐδ' ὑπὲρ αἶσαν,
αἰεί τοι κραδίη πέλεκυς ὥς ἐστιν ἀτειρής,
ὅς τ' εἶσιν διὰ δουρὸς ὑπ' ἀνέρος, ὅς ῥά τε τέχνῃ
νήϊον ἐκτάμνῃσιν, ὀφέλλει δ' ἀνδρὸς ἐρωήν·
ὥς τοι ἐνὶ στήθεσιν ἀτάρβητος νόος ἐστίν.
>> μή μοι δῶρ' ἐρατὰ πρόφερε χρυσῆς Ἀφροδίτης.
>> οὔτοι ἀπόβλητ' ἐστὶ θεῶν ἐρικυδέα δῶρα,
ὅσσά κεν αὐτοὶ δῶσιν· ἑκὼν δ' οὐκ ἄν τις ἕλοιτο.
νῦν δ' αὖτ' εἴ με θέλεις πολεμίζειν, ἠδὲ μάχεσθαι
ἄλλους μὲν κάθισον Τρῶας, καὶ πάντας Ἀχαιούς.
αὐτὰρ ἔμ' ἐν μέσσῳ, καὶ ἀρηΐφιλον Μενέλαον
συμβάλετ' ἀμφ' Ἑλένῃ, καὶ κτήμασι πᾶσι μάχεσθαι.
ὁππότερος δέ κε νικήσῃ, κρείσσων τε γένηται,
κτήμαθ' ἑλὼν εὖ πάντα, γυναῖκά τε, οἴκαδ' ἀγέσθω.
οἳ δ' ἄλλοι, φιλότητα καὶ ὅρκια πιστὰ ταμόντες,
ναίοιτε Τροίην ἐριβώλακα· τοὶ δὲ νεέσθων
Ἄργος ἐς ἱππόβοτον, καὶ Ἀχαιΐδα καλλιγύναικα.
Ὣς ἔφαθ'· Ἕκτωρ δ' αὖτ' ἐχάρη μέγα μῦθον ἀκούσας.
καί ῥ' ἐς μέσον ἰὼν, Τρώων ἀνέεργε φάλαγγας
μέσου δουρὸς ἑλών· τοὶ δ' ἱδρύνθησαν ἅπαντες.
τῷ δ' ἐπετοξάζοντο κάρη κομόωντες Ἀχαιοὶ
ἰοῖσίν τε τιτυσκόμενοι, λάεσί τ' ἔβαλλον.
αὐτὰρ ὃ μακρὸν ἄϋσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.
ἴσχεσθ' Ἀργεῖοι, μὴ βάλλετε κοῦροι Ἀχαιῶν.
στεῦται γάρ τι ἔπος ἐρέειν κορυθαίολος Ἕκτωρ.
Ὣς ἔφαθ'· οἳ δ' ἔσχοντο μάχης, ἄνεῴ τ' ἐγένοντο

ἐσσυμένως

πεινάων· μάλα γάρ τε κατεσθίει, εἴπερ ἂν αὐτὸν
σεύωνται ταχέες τε κύνες, θαλεροί τ' αἰζηοί,
ὣς ἐχάρη Μενέλαος Ἀλέξανδρον θεοειδέα
ὀφθαλμοῖσιν ἰδών· φάτο γὰρ τίσασθαι ἀλείτην.
αὐτίκα δ' ἐξ ὀχέων σὺν τεύχεσιν ἅλτο χαμᾶζε.
τὸν δ' ὡς οὖν ἐνόησεν Ἀλέξανδρος θεοειδὴς
ἐν προμάχοισι φανέντα, κατεπλήγη φίλον ἦτορ.
ἂψ δ' ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ' ἀλεείνων.
ὡς δ' ὅτε τίς τε δράκοντα ἰδὼν παλίνορσος ἀπέστη
οὔρεος ἐν βήσσης, ὑπό τε τρόμος ἔλλαβε γυῖα,
ἂψ τ' ἀνεχώρησεν, ὦχρός τέ μιν εἷλε παρειάς,
ὣς αὖθις καθ' ὅμιλον ἔδυ Τρώων ἀγερώχων,
δείσας Ἀτρέος υἱὸν Ἀλέξανδρος θεοειδής.
τὸν δ' Ἕκτωρ νείκεσσεν ἰδὼν αἰσχροῖς ἐπέεσσι.
Δύσπαρι, εἶδος ἄριστε, γυναιμανές, ἠπεροπευτά.
αἴθ' ὄφελες τ' ἄγονός τ' ἔμμεναι, ἄγαμός τ' ἀπολέσθαι
καί κε τὸ βουλοίμην, καί κεν πολυκέρδιον ἦεν,
ἢ οὕτω λώβην τ' ἔμμεναι, καὶ ὑπόψιον ἄλλων·
ἦπου καγχαλόωσι καρηκομόωντες Ἀχαιοὶ
φάντες ἀριστῆα πρόμον ἔμμεναι, οὕνεκα καλὸν
εἶδος ἔπ'. ἀλλ' οὐκ ἔστι βίη φρεσὶν, οὐδέ τις ἀλκή.
ἦ τοιόσδε ἐὼν, ἐν ποντοπόροισι νέεσσι
πόντον ἐπιπλώσας, ἑτάρους ἐρίηρας ἀγείρας,
μιχθεὶς ἀλλοδαποῖσι, γυναῖκ' εὐειδέ' ἀνῆγες
ἐξ ἀπίης γαίης νυὸν ἀνδρῶν αἰχμητάων,
πατρί τε σῷ μέγα πῆμα πόληΐ τε παντί τε δήμῳ,
δυσμενέσιν μὲν χάρμα, κατηφείην δὲ σοὶ αὐτῷ,
οὐκ ἂν δὴ μείνειας ἀρηΐφιλον Μενέλαον.
γνοίης χ' οἵου φωτὸς ἔχεις θαλερὴν παράκοιτιν
οὐκ ἄν τοι χραίσμῃ κίθαρις, τά τε δῶρ' Ἀφροδίτης,

# ΙΛΙΑΔΟΣ. Γ. ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Γάμμα δ' ἄρ' ἀμφ' ἑλένης, οἵοις μόθος ἐστὶν ἀκοίταις.

α Υτὰρ ἐπεὶ κόσμηθεν ἅμ' ἡγε-
μόνεσιν ἕκαστοι,
Τρῶες μὲν κλαγγῇ τ', ἐνοπῇ τ'
ἴσαν ὄρνιθες ὥς·
ἠΰτε πὲρ κλαγγὴ γεράνων πέλει οὐρανόθι πρό·
αἵ τ' ἐπεὶ οὖν χειμῶνα φύγον, καὶ ἀθέσφατον ὄμβρον,
κλαγγῇ ταί γε πέτονται ἐπ' ὠκεανοῖο ῥοάων,
ἀνδράσι πυγμαίοισι φόνον, καὶ κῆρα φέρουσαι·
ἠέριαι δ' ἄρα ταί γε κακὴν ἔριδα προφέρονται.
οἳ δ' ἄρ' ἴσαν σιγῇ μένεα πνείοντες ἀχαιοὶ·
ἐν θυμῷ μεμαῶτες ἀλεξέμεν ἀλλήλοισιν.
εὖτ' ὄρεος κορυφῇσι νότος κατέχευεν ὀμίχλην,
ποιμέσιν οὔτι φίλην, κλέπτῃ δέ τε νυκτὸς ἀμείνω,
τόσσον τίς τ' ἐπιλεύσσει, ὅσον τ' ἐπὶ λᾶαν ἵησιν,
ὣς ἄρα τῶν, ὑπὸ ποσσὶ κονίσαλος ὄρνυτ' ἀελλὴς
ἐρχομένων· μάλα δ' ὦκα διέπρησσον πεδίοιο.
οἳ δ' ὅτε δὴ σχεδὸν ἦσαν ἐπ' ἀλλήλοισιν ἰόντες,
τρωσὶν μὲν προμάχιζεν ἀλέξανδρος θεοειδής,
παρδαλέην ὤμοισιν ἔχων, καὶ καμπύλα τόξα,
καὶ ξίφος· αὐτὰρ ὃ, δοῦρε δύω κεκορυθμένα χαλκῷ
πάλλων, ἀργείων προκαλίζετο πάντας ἀρίστους
ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι.
τὸν δ' ὡς οὖν ἐνόησεν ἀρηΐφιλος μενέλαος
ἐρχόμενον προπάροιθεν ὁμίλου μακρὰ βιβῶντα,
ὥς τε λέων ἐχάρη μεγάλῳ ἐπὶ σώματι κύρσας·
εὑρὼν ἢ ἔλαφον κεραὸν, ἢ ἄγριον αἶγα

## ΥΠΟΘΕΣΙΣ ΤΗΣ. Γ. ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Ἀλεξάνδρου προκαλεσαμένου Μενέλαον εἰς μο-
ᾱ νομαχίαν ἐπὶ τῇ τῶν ὅλων συλλύσει, ὅρκοι γί-
νονται, ἐφ' ᾧ τὸν νικήσαντα τὴν ἑλένην λαβεῖν.
καὶ τὰ χρήματα αὐτῆς. ἡττηθέντα δὲ ἀλέξανδρον, ἀφρο-
δίτη ἁρπάζει. καὶ εἰς τὸν ἴδιον θάλαμον ἀπάγουσα, με-
τακαλεῖται ἀπὸ τοῦ τείχους τὴν ἑλένην. οἱ δὲ, συνομιλήσαν-
τες, εἰς ὕπνον τρέπονται.

αὐτὰρ πυραίχμης ἄγε παίονας ἀγκυλοτόξους,
τηλόθεν ἐξ ἀμυδῶνος, ἀπ' ἀξίου εὐρὺ ῥέοντος,
ἀξίου, οὗ κάλλιστον ὕδωρ ἐπικίδναται αἶαν.
παφλαγόνων δ' ἡγεῖτο πυλαιμένεος λάσιον κῆρ,
ἐξ ἐνετῶν, ὅθεν ἡμιόνων γένος ἀγροτεράων.
οἵ ῥα κύτωρον ἔχον, καὶ σήσαμον ἀμφενέμοντο,
ἀμφί τε παρθένιον ποταμὸν κλυτὰ δώματ' ἔναιον,
κρῶμνάν τ', αἰγιαλόν τε, καὶ ὑψηλοὺς ἐρυθίνους.
αὐτὰρ ἁλιζώνων ὁ Δῖος, καὶ ἐπίστροφος ἦρχον,
τηλόθεν ἐξ ἀλύβης, ὅθεν ἀργύρου ἐστὶ γενέθλη.
μυσῶν δὲ Χρόμις ἦρχε, καὶ ἔννομος οἰωνιστής,
ἀλλ' οὐκ οἰωνοῖσιν ἐρύσατο κῆρα μέλαιναν.
ἀλλ' ἐδάμη ὑπὸ χερσὶ ποδώκεος αἰακίδαο
ἐν ποταμῷ, ὅθι περ τρῶας κεράϊζε καὶ ἄλλους.
Φόρκυς αὖ φρύγας ἦγε, καὶ ἀσκάνιος θεοειδὴς
τῆλ' ἐξ ἀσκανίης. μέμασαν δ' ὑσμῖνι μάχεσθαι.
μῄοσιν αὖ Μέσθλης τε, καὶ ἄντιφος ἡγησάσθην.
υἷε πυλαιμένεος, τὼ γυγαίη τέκε λίμνη,
οἳ καὶ μῄονας ἦγον ὑπὸ τμώλῳ γεγαῶτας.
Νάστης αὖ καρῶν ἡγήσατο βαρβαροφώνων,
οἳ μίλητον ἔχον, φθιρῶν τ' ὄρος ἀκριτόφυλλον,
μαιάνδρου τε ῥοάς, μυκάλης τ' αἰπεινὰ κάρηνα.
τῶν μὲν ἄρ' ἀμφίμαχος, καὶ Νάστης ἡγησάσθην.
Νάστης, ἀμφίμαχός τε Νομίονος ἀγλαὰ τέκνα,
ὃς καὶ χρυσὸν ἔχων, πόλεμόνδ' ἴεν ἠΰτε κούρη
νήπιος. οὐδέ τί οἱ τό γ' ἐπήρκεσε λυγρὸν ὄλεθρον.
ἀλλ' ἐδάμη ὑπὸ χερσὶ ποδώκεος αἰακίδαο
ἐν ποταμῷ. χρυσὸν δ' ἀχιλεὺς ἐκόμισσε δαΐφρων.
Σαρπηδὼν δ' ἦρχεν λυκίων, καὶ γλαῦκος ἀμύμων,
τηλόθεν ἐκ λυκίης ξάνθου ἀπὸ δινήεντος.

ὑπόθεσις

λαοὶ θωρήσσοντο μεμαότες ἐγχείῃσι.
δαρδανίων αὖτ' ἦρχεν ἐῢς παῖς ἀγχίσαο
αἰνείας· τὸν δ' ὑπ' ἀγχίσῃ τέκε δῖ' ἀφροδίτη
ἴδης ἐν κνημοῖσι θεὰ βροτῷ εὐνηθεῖσα.
οὐκ οἶος, ἅμα τῷ γε δύω ἀντήνορος υἷε,
ἀρχίλοχός τ', ἀκάμας τε, μάχης εὖ εἰδότε πάσης·
οἳ δὲ ζέλειαν ἔναιον ὑπαὶ πόδα νείατον ἴδης,
ἀφνειοί, πίνοντες ὕδωρ μέλαν αἰσήποιο
τρῶες, τῶν, αὖτ' ἦρχε λυκάονος ἀγλαὸς υἱὸς
πάνδαρος, ᾧ καὶ τόξον ἀπόλλων αὐτὸς ἔδωκεν·
οἳ δ' ἀδρήστειάν τ' εἶχον, καὶ δῆμον ἀπαισοῦ,
καὶ πιτύειαν ἔχον, καὶ τηρείης ὄρος αἰπύ.
τῶν ἦρχ' ἄδρηστός τε, καὶ ἄμφιος λινοθώρηξ,
υἷε δύω μέροπος περκωσίου· ὃς περὶ πάντων
ᾔδεε μαντοσύνας, οὐ δὲ οὓς παῖδας ἔασκε
στείχειν ἐς πόλεμον φθισήνορα· τὼ δέ οἱ οὔ τι
πειθέσθην. κῆρες γὰρ ἄγον μέλανος θανάτοιο·
οἳ δ' ἄρα περκώτην, καὶ πράκτιον ἀμφενέμοντο,
καὶ σηστὸν, καὶ ἄβυδον ἔχον, καὶ δῖαν ἀρίσβην,
τῶν, αὖθ' ὑρτακίδης ἦρχ' ἄσιος ὄρχαμος ἀνδρῶν.
ἄσιος ὑρτακίδης, ὃν ἀρίσβηθεν φέρον ἵπποι
αἴθωνες, μεγάλοι, ποταμοῦ ἄπο σελλήεντος.
ἱππόθοος δ' ἄγε φῦλα πελασγῶν ἐγχεσιμώρων·
τῶν, οἳ λάρισαν ἐριβώλακα ναιετάασκον,
τῶν, ἦρχ' ἱππόθοός τε, πυλαιός τ' ὄζος ἄρηος.
υἷε δύω λήθοιο πελασγοῦ τευταμίδαο·
αὐτὰρ θρήϊκας, ἦγ' ἀκάμας, καὶ πείροος ἥρως,
ὅσσους ἑλλήσποντος ἀγάρροος ἐντὸς ἐέργει·
εὔφημος δ' ἀρχὸς κικόνων ἦν αἰχμητάων,
υἱὸς τροιζήνοιο διοτρεφέος κεάδαο·

οἱ δ' ἀγορὰς ἀγόρευον ἐπὶ πριάμοιο θύρῃσι
πάντες ὁμηγερέες, ἠ μὲν νέοι, ἠ δὲ γέροντες.
ἀγχοῦ δ' ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις.
εἴσατο δὲ φθογγὴν υἷι πριάμοιο πολίτῃ,
ὃς τρώων σκοπὸς ἷζε ποδωκείῃσι πεποιθὼς,
τύμβῳ ἐπ' ἀκροτάτῳ αἰσυήταο γέροντος,
δέγμενος ὁππότε ναῦφιν ἀφορμηθεῖεν ἀχαιοί.
τῷ μιν ἐεισαμένη μετέφη πόδας ὠκέα Ἶρις,
Ω γέρον, αἰεί τοι μῦθοι φίλοι ἄκριτοί εἰσιν,
ὥς ποτ' ἐπ' εἰρήνης, πόλεμος δ' ἀλίαστος ὄρωρεν.
ἤ μὲν δὴ μάλα πολλὰ μάχας εἰσήλυθον ἀνδρῶν.
ἀλλ' οὔπω τοιόνδε, τοσόνδε τε λαὸν ὄπωπα.
λίην γὰρ φύλλοισιν ἐοικότες, ἢ ψαμάθοισιν,
ἔρχονται πεδίοιο μαχησόμενοι περὶ ἄστυ.
ἕκτορ, σοὶ δὲ μάλιστ' ἐπιτέλλομαι, ὧδε δὲ ῥέξαι.
πολλοὶ γὰρ κατὰ ἄστυ μέγα πριάμου ἐπίκουροι
ἄλλη δ' ἄλλων γλῶσσα πολυσπερέων ἀνθρώπων.
τοῖσιν ἕκαστος ἀνὴρ σημαινέτω, οἷσί περ ἄρχει.
τῶν δ' ἐξηγείσθω κοσμησάμενος πολιήτας,
Ως ἔφαθ', ἕκτωρ δ' οὔτι θεᾶς ἔπος ἠγνοίησεν,
αἶψα δ' ἔλυσ' ἀγορὴν, ἐπὶ τεύχεα δ' ἐσσεύοντο.
πᾶσαι δ' ὠΐγνυντο πύλαι. ἐκ δ' ἔσσυτο λαὸς,
πεζοί θ', ἱππῆές τε. πολὺς δ' ὀρυμαγδὸς ὀρώρει.
ἔστι δέ τις προπάροιθε πόληος αἰπεῖα κολώνη,
ἐν πεδίῳ ἀπάνευθε, περίδρομος ἔνθα καὶ ἔνθα.
τὴν, ἤτοι ἄνδρες βατίειαν κικλήσκουσιν,
ἀθάνατοι δέ τε σῆμα πολυσκάρθμοιο μυρίνης,
ἔνθα τότε τρῶές τε διέκριθεν, ἠδ' ἐπίκουροι.
τρωσὶ μὲν ἡγεμόνευε μέγας κορυθαίολος ἕκτωρ
πριαμίδης, ἅμα τῷ γε πολὺ πλεῖστοι, καὶ ἄριστοι

ναίεσκον, τῶν μὲν πρόθοος θοὸς ἡγεμόνευε.
τῷ δ᾽ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
οὗτοι ἄρ᾽ ἡγεμόνες δαναῶν καὶ κοίρανοι ἦσαν.
Τίς τ᾽ ἄρ τῶν ὄχ᾽ ἄριστος ἔην, σύ μοι ἔννεπε μοῦσα,
αὐτῶν ἠδ᾽ ἵππων, οἳ ἅμ᾽ ἀτρείδῃσιν ἕποντο.
ἵπποι μὲν μέγ᾽ ἄρισται ἔσαν φηρητιάδαο.
τὰς εὔμηλος ἔλαυνε ποδώκεας ὄρνιθας ὣς,
ὄτριχας οἰέτεας σταφύλῃ ἐπὶ νῶτον ἐΐσας,
τὰς ἐν πιερίῃ θρέψ᾽ ἀργυρότοξος ἀπόλλων,
ἄμφω θηλείας, φόβον ἄρηος φορεούσας,
ἀνδρῶν δ᾽ αὖ μέγ᾽ ἄριστος ἔην τελαμώνιος αἴας,
ὄφρ᾽ ἀχιλεὺς μήνιεν, ὁ γὰρ πολὺ φέρτατος ἦεν,
ἵπποι θ᾽ οἳ φορέεσκον ἀμύμονα πηλείωνα.
ἀλλ᾽ ὁ μὲν, ἐν νήεσσι κορωνίσι ποντοπόροισι
κεῖτ᾽ ἀπομηνίσας ἀγαμέμνονι ποιμένι λαῶν
ἀτρείδῃ. λαοὶ δὲ παρὰ ῥηγμῖνι θαλάσσης
δίσκοισιν τέρποντο, καὶ αἰγανέῃσιν ἱέντες,
τόξοισί θ᾽, ἵπποι δὲ παρ᾽ ἅρμασιν οἷσιν ἕκαστος
λωτὸν ἐρεπτόμενοι, ἐλεόθρεπτόν τε σέλινον
ἕστασαν. ἅρματα δ᾽ εὖ πεπυκασμένα κεῖτο ἀνάκτων
ἐν κλισίῃς. οἱ δ᾽ ἀρχὸν ἀρηΐφιλον ποθέοντες
φοίτων ἔνθα καὶ ἔνθα κατὰ στρατὸν, οὐδ᾽ ἐμάχοντο.
οἱ δ᾽ ἄρ ἴσαν, ὡσεί τε πυρὶ χθὼν πᾶσα νέμοιτο.
γαῖα δ᾽ ὑπεστονάχιζε διῒ ὣς τερπικεραύνῳ
χωομένῳ, ὅτε τ᾽ ἀμφὶ τυφωέϊ γαῖαν ἱμάσσῃ
εἰν ἀρίμοις, ὅθι φασὶ τυφωέϊ ἔμμεναι εὐνάς.
ὣς ἄρα τῶν, ὑπὸ ποσσὶ μέγα στεναχίζετο γαῖα
ἐρχομένων. μάλα δ᾽ ὦκα διέπρησσον πεδίοιο.
τρωσὶν δ᾽ ἄγγελος ἦλθε ποδήνεμος ὠκέα ἶρις
πὰρ διὸς αἰγιόχοιο σὺν ἀγγελίῃ ἀλεγεινῇ.

τὸν, ῥ' ἔτικεν ῥήνη ὑπ' Ὀϊλῆϊ πτολιπόρθῳ.
οἳ δ' εἶχον τρίκκην, καὶ ἰθώμην κλωμακόεσσαν,
οἵ τ' ἔχον οἰχαλίην πόλιν εὐρύτου οἰχαλιῆος,
τῶν, αὖθ' ἡγείσθην ἀσκληπιοῦ δύο παῖδε
ἰητῆρ' ἀγαθὼ, ποδαλείριος, ἠδὲ μαχάων.
τοῖσδε τριάκοντα γλαφυραὶ νέες ἐστιχόωντο.
οἵ τ' ἔχον ὀρμένιον, οἵ τε κρήνην ὑπέρειαν,
οἵ τ' ἔχον ἀστέριον, τιτάνοιό τε λευκὰ κάρηνα.
τῶν ἦρχ' εὐρύπυλος εὐαίμονος ἀγλαὸς υἱός.
τῷ δ' ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο
οἳ δ' ἄργισσαν ἔχον, καὶ γύρτωνην ἐνέμοντο,
ὄρθην, ἠλώνην τε πόλιν τ' ὀλοοσσόνα λευκήν,
τῶν, αὖθ' ἡγεμόνευε μενεπτόλεμος πολυποίτης
υἱὸς πειριθόοιο, τὸν ἀθάνατος τέκετο Ζεύς.
τόν, ῥ' ὑπὸ πειριθόῳ τέκετο κλυτὸς ἱπποδάμεια
ἤματι τῷ, ὅτε φῆρας ἐτίσατο λαχνήεντας.
τοὺς δ' ἐκ πηλίου ὦσε, καὶ αἰθίκεσσι πέλασσεν.
οὐκ οἶος, ἅμα τῷ γε λεοντεὺς ὄζος ἄρηος
υἱὸς ὑπερθύμοιο Κορώνου καινεΐδαο.
τοῖσδ' ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
γουνεὺς δ' ἐκ κύφου ἦγε δύω, καὶ εἴκοσι νῆας.
τῷ δ' ἐνιῆνες ἕποντο, μενεπτόλεμοί τε περαιβοί,
οἳ περὶ δωδώνην δυσχείμερον οἰκί' ἔθεντο,
οἵ τ' ἀμφ' ἱμερτὸν τιταρήσιον ἔργ' ἐνέμοντο,
ὅς ῥ' ἐς πηνειὸν προΐει καλλίρροον ὕδωρ.
οὐδ' ὅ γε πηνειῷ συμμίσγεται ἀργυροδίνῃ.
ἀλλά τέ μιν καθύπερθεν ἐπιρρέει, ἠΰτ' ἔλαιον.
ὅρκου γὰρ δεινοῦ στυγὸς ὕδατός ἐστιν ἀπορρώξ.
μαγνήτων δ' ἦρχε πρόθοος τενθρηδόνος υἱός.
οἳ περὶ πηνειὸν, καὶ πήλιον εἰνοσίφυλλον

ναίεσ

ῶν, αὖ πρωτεσίλαος ἀρήϊος ἡγεμόνευε
ωὸς ἐών, τότε δ' ἤδη ἔχε κατὰ γαῖα μέλαινα.
οῦ δὲ, καὶ ἀμφιδρυφὴς ἄλοχος φυλάκῃ ἐλέλειπτο,
αὶ δόμος ἡμιτελής. τὸν δ' ἔκτανε δάρδανος ἀνὴρ
ηὸς ἀποθρώσκοντα πολὺ πρώτιστον ἀχαιῶν.
ὐδὲ μὲν οὐδ' οἳ ἄναρχοι ἔσαν, πόθεόν γε μὲν ἀρχόν.
λλά σφεας κόσμησε ποδάρκης ὄζος ἄρηος.
φίκλου υἱὸς πολυμήλου φυλακίδαο,
ὐτοκασίγνητος μεγαθύμου πρωτεσιλάου,
πλότερος γενεῇ. ὁ δ' ἄρα πρότερος, καὶ ἀρείων,
ρως πρωτεσίλαος ἀρήϊος, οὐδέ τι λαοὶ
εύονθ' ἡγεμόνος, πόθεον δέ μιν ἐσθλὸν ἐόντα,
ῷ δ' ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
ἳ δὲ φερὰς ἐνέμοντο παραὶ βοιβηΐδα λίμνην,
οίβην, καὶ γλαφυράς, καὶ ἐϋκτιμένην ἰαωλκόν,
ῶν, ἦρχ' ἀδμήτοιο φίλος πάϊς ἕνδεκα νηῶν
ὔμηλος, τὸν ὑπ' ἀδμήτῳ τέκε δῖα γυναικῶν
λκηστις, πελίαο θυγατρῶν εἶδος ἀρίστη,
ἳ δ' ἄρα μηθώνην, καὶ θαυμακίην ἐνέμοντο,
αὶ μελίβοιαν ἔχον, καὶ ὀλιζῶνα τρηχεῖαν,
ῶν δὲ φιλοκτήτης ἦρχε τόξων εὖ εἰδώς,
πτὰ νεῶν, ἐρέται δ' ἐν ἑκάστῃ πεντήκοντα
μβέβασαν, τόξων εὖ εἰδότες ἶφι μάχεσθαι.
λλ' ὁ μὲν ἐν νήσῳ κεῖτο κρατέρ' ἄλγεα πάσχων,
ήμνῳ ἐν ἠγαθέῃ, ὅθι μιν λίπον υἷες ἀχαιῶν
λκεϊ μοχθίζοντα κακῷ ὀλοόφρονος ὕδρου.
νθ' ὅ γε κεῖτ' ἀχέων, τάχα δὲ μνήσεσθαι ἔμελλον
ργεῖοι παρὰ νηυσὶ φιλοκτήταο ἄνακτος.
ὐδὲ μὲν οὐδ' οἳ ἄναρχοι ἔσαν, πόθεόν γε μὲν ἀρχόν,
[illegible] νόθος υἱός,

τριχθὰ δὲ ᾤκηθεν κατὰ φυλαδὸν, ἠδ' ἐφίληθεν
ἐκ Διὸς, ὅς τε θεοῖσι, καὶ ἀνθρώποισιν ἀνάσσει.
καί σφισι θεσπέσιον πλοῦτον κατέχευε κρονίων.
Νιρεὺς δ' αὖ, σύμηθεν ἄγε τρεῖς νῆας ἐΐσας
Νιρεὺς, ἀγλαΐης θ' υἱὸς, χαρόποιό τ' ἄνακτος.
Νιρεὺς, ὃς κάλλιστος ἀνὴρ ὑπὸ ἴλιον ἦλθε
τῶν ἄλλων δαναῶν, μετ' ἀμύμονα πηλείωνα.
ἀλλ' ἀλαπαδνὸς ἔην. παῦρος δέ οἱ εἵπετο λαός.
οἳ δ' ἄρα νίσυρόν τ' εἶχον, κράπαθόν τε, κάσόν τε,
καὶ κῶν εὐρυπύλοιο πόλιν, νήσους τε καλύδνας,
τῶν δ' αὖ φείδιππός τε, καὶ ἄντιφος ἡγησάσθην,
Θεσσαλοῦ υἷε δύω ἡρακλείδαο ἄνακτος.
τοῖσι δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.
νῦν δ' αὖ τοὺς, ὅσσοι τὸ πελασγικὸν ἄργος ἔναιον
οἵ τ' ἄλον, οἵ τ' ἀλόπην οἵ τε τρηχῖν' ἐνέμοντο,
οἵ τ' εἶχον φθίην, ἠδ' ἑλλάδα καλλιγύναικα,
μυρμιδόνες δὲ καλεῦντο, καὶ ἕλληνες, καὶ ἀχαιοί.
τῶν, αὖ πεντήκοντα νεῶν ἦν ἀρχὸς ἀχιλλεύς.
ἀλλ' οἵ γ' οὐ πολέμοιο δυσηχέος ἐμνώοντο.
οὐ γὰρ ἔην ὅς τις σφὶν ἐπὶ στίχας ἡγήσαιτο.
κεῖτο γὰρ ἐν νήεσσι ποδάρκης δῖος ἀχιλλεὺς
κούρης χωόμενος βρισηΐδος ἠϋκόμοιο.
τὴν, ἐκ λυρνησσοῦ ἐξείλετο πολλὰ μογήσας,
λυρνησσὸν διαπορθήσας, καὶ τείχεα θήβης.
κὰδ δὲ Μύνητ' ἔβαλεν, καὶ ἐπίστροφον ἐγχεσιμώρους,
υἱέας εὐηνοῖο σεληπιάδαο ἄνακτος.
τῆς, ὅ γε κεῖτ' ἀχέων, τάχα δ' ἀνστήσεσθαι ἔμελλεν.
οἳ δ' εἶχον φυλάκην, καὶ πύρρασον ἀνθεμόεντα
Δήμητρος τέμενος, ἴτωνά τε μητέρα μήλων,
ἀγχίαλόν τ' ἀντρῶνα, ἰδὲ πτελεὸν λεχεποίην,

αἰτωλῶν δ' ἡγεῖτο Θόας ἀνδραίμονος υἱός,
οἳ πλευρῶν' ἐνέμοντο, καὶ ὤλενον, ἠδὲ πυλήνην.
χαλκίδα τ' ἀγχίαλον, καλυδῶνά τε πετρήεσσαν.
οὐ γὰρ ἔτ' Οἰνῆος μεγαλήτορος υἱέες ἦσαν,
οὐδ' ἄρ' ἔτ' αὐτὸς ἔην· θάνε δὲ ξανθὸς Μελέαγρος.
τῷ δ' ἐπὶ πάντ' ἐτέταλτο ἀνασσέμεν αἰτωλοῖσι.
τῷ δ' ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
Κρητῶν δ' ἰδομενεὺς δουρικλυτὸς ἡγεμόνευεν,
οἳ κνωσόν τ' εἶχον, γόρτυνά τε τειχιόεσσαν.
λύκτον, μίλητόν τε, καὶ ἀργινόεντα λύκαστον,
φαιστόν τε, ῥύτιόν τε, πόλεις εὖ ναιεταώσας,
ἄλλοι θ', οἳ Κρήτην ἑκατόμπολιν ἀμφενέμοντο,
τῶν μὲν ἄρ' ἰδομενεὺς δουρικλυτὸς ἡγεμόνευε,
Μηριόνης τ' ἀτάλαντος ἐνυαλίῳ ἀνδρειφόντῃ.
τοῖσι δ' ἅμ' ὀγδώκοντα μέλαιναι νῆες ἕποντο.
τληπόλεμος δ' ἡρακλείδης ἠΰς τε, μέγας τε,
ἐκ ῥόδου ἐννέα νῆας ἄγεν ῥοδίων ἀγερώχων.
οἳ ῥόδον ἀμφενέμοντο διάτριχα κοσμηθέντες.
λίνδον, ἰηλυσόν τε, καὶ ἀργινόεντα κάμειρον.
τῶν μὲν τληπόλεμος δουρικλυτὸς ἡγεμόνευεν,
ὃν τέκεν ἀστυόχεια, βίῃ ἡρακληείῃ,
τὴν ἄγετ' ἐξ ἐφύρης ποταμοῦ ἄπο σελλήεντος,
πέρσας ἄστεα πολλὰ διοτρεφέων αἰζηῶν.
τληπόλεμος δ' ἐπεὶ οὖν τράφ' ἐνὶ μεγάρῳ ἐϋπήκτῳ,
αὐτίκα πατρὸς ἑοῖο φίλον μήτρωα κατέκτα,
ἤδη γηράσκοντα λικύμνιον ὄζον ἄρηος.
αἶψα δὲ νῆας ἔπηξε. πολὺν δ' ὅ γε λαὸν ἀγείρας,
βῆ φεύγων ἐπὶ πόντον. ἀπείλησαν γάρ οἱ ἄλλοι
υἱέες, υἱωνοί τε βίης ἡρακληείης.
αὐτὰρ ὅ γ' ἐς ῥόδον ἷξεν ἀλώμενος, ἄλγεα πάσχων

στύμφηλόν τ' εἶχον, καὶ παῤῥασίην ἐνέμοντο,
τῶν, ἦρχ' ἀγκαίοιο πάϊς κρείων ἀγαπήνωρ,
ἑξήκοντα νεῶν· πολέες δ' ἐν νηῒ ἑκάστῃ
ἀρκάδες ἄνδρες ἔβαινον ἐπιστάμενοι πολέμοιο.
αὐτὸς γάρ σφιν δῶκεν ἄναξ ἀνδρῶν ἀγαμέμνων
νῆας ἐϋσσέλμους περάαν ἐπὶ οἴνοπα πόντον
ἀτρείδης· ἐπεὶ οὔ σφι θαλάσσια ἔργα μεμήλει.
οἳ δ' ἄρα βουπράσιόν τε, καὶ ἤλιδα δῖαν ἔναιον,
ὅσσον ἐφ' ὑρμίνη, καὶ μύρσινος ἐσχατόωσα,
πέτρη τ' ὠλενίη, καὶ ἀλείσιον ἐντὸς ἐέργει.
τῶν αὖ τέσσαρες ἀρχοὶ ἔσαν, δέκα δ' ἀνδρὶ ἑκάστῳ
νῆες ἕποντο θοαί· πολέες δ' ἔμβαινον ἐπειοί.
τῶν, μὲν ἄρ' ἀμφίμαχος, καὶ Θάλπιος ἡγησάσθην,
υἷες, ὁ μὲν, Κτεάτου, ὁ δ' Εὐρύτου ἀκτορίωνος,
τῶν δ' ἀμαρυγκείδης, ἦρχε κρατερὸς Διώρης.
τῶν δὲ τετάρτων, ἦρχε Πολύξεινος θεοειδής,
υἱὸς ἀγασθένεος αὐγηϊάδαο ἄνακτος.
οἳ δ' ἐκ δουλιχίοιο, ἐχινάων θ' ἱεράων
νήσων αἳ ναίουσι πέρην ἁλὸς ἤλιδος ἄντα,
τῶν, αὖθ' ἡγεμόνευε Μέγης ἀτάλαντος ἄρηϊ
φυλείδης, ὃν τίκτε Διῒ φίλος ἱππότα φυλεύς.
ὅς ποτε δουλίχιον δ' ἀπενάσσατο πατρὶ χολωθείς.
τῷ δ' ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
αὐτὰρ ὀδυσσεὺς ἦγε κεφαλλῆνας μεγαθύμους.
οἵ ῥ' ἰθάκην εἶχον, καὶ νήριτον εἰνοσίφυλλον,
καὶ κροκύλει' ἐνέμοντο, καὶ αἰγίλιπα τρηχεῖαν
οἵ τε ζάκυνθον ἔχον, ἠδ' οἳ σάμον ἀμφενέμοντο,
οἵ τ' ἤπειρον ἔχον, ἠδ' ἀντιπέραι' ἐνέμοντο,
τῶν, μὲν ὀδυσσεὺς ἦρχε Διῒ μῆτιν ἀτάλαντος.
τῷ δ' ἅμα νῆες ἕποντο δυώδεκα μιλτοπάρῃοι.

αἰτωλῶν

λαοὶ ἕποντ'· ἐν δ' αὐτὸς ἐδύσατο νώροπα χαλκὸν
κυδιόων, ὅτι πᾶσι μετέπρεπεν ἡρώεσσιν,
οὕνεκ' ἄριστος ἔην, πολὺ δὲ πλείστους ἄγε λαούς.
οἳ δ' εἶχον κοίλην λακεδαίμονα κητώεσσαν,
φαεῖν τε, σπάρτην τε, πολυτρήρωνά τε μέσσην,
βρυσειάς τ' ἐνέμοντο, καὶ αὐγειὰς ἐρατεινάς,
οἵ τ' ἄρ' ἀμύκλας εἶχον, ἕλος τ' ἔφαλον πτολίεθρον,
οἵ τε λάαν εἶχον, ἠδ' οἴτυλον ἀμφενέμοντο,
τῶν, οἱ ἀδελφεὸς ἦρχε βοὴν ἀγαθὸς Μενέλαος
ἑξήκοντα νεῶν· ἀπάτερθε δὲ θωρήσσοντο.
ἐν δ' αὐτὸς κίεν· ᾗσι προθυμίῃσι πεποιθὼς
ὀτρύνων πόλεμόν δε· μάλιστα δὲ ἵετο θυμῷ
τίσασθαι ἑλένης ὁρμήματά τε, στοναχάς τε.
οἳ δὲ πύλον τ' ἐνέμοντο, καὶ ἀρήνην ἐρατεινὴν,
καὶ θρύον ἀλφειοῖο πόρον, καὶ ἐΰκτιτον αἰπυ,
καὶ κυπαρισσήεντα, καὶ ἀμφιγένειαν ἔναιον,
καὶ πτελεὸν, καὶ ἕλος, καὶ δώριον, ἔνθά τε μοῦσαι
ἀντόμεναι, Θάμυριν τὸν θρήϊκα παῦσαν ἀοιδῆς,
οἰχαλίηθεν ἰόντα παρ' Εὐρύτου οἰχαλιῆος.
στεῦτο γὰρ εὐχόμενος νικησέμεν, εἴπερ ἂν αὐταὶ
μοῦσαι ἀείδοιεν κοῦραι Διὸς αἰγιόχοιο,
αἱ δὲ χολωσάμεναι, πηρὸν θέσαν, αὐτὰρ ἀοιδὴν
θεσπεσίην ἀφέλοντο, καὶ ἐκλέλαθον κιθαριστύν.
τῶν, αὖτ' ἡγεμόνευε γερήνιος ἱππότα Νέστωρ,
τῷ δ' ἐνενήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.
οἳ δ' ἔχον ἀρκαδίην, ὑπὸ κυλλήνης ὄρος αἰπύ,
αἰπύτιον παρὰ τύμβον, ἵν' ἀνέρες ἀγχιμαχηταὶ,
οἳ φενεόν τ' ἐνέμοντο, καὶ ὀρχομενὸν πολύμηλον.
ῥίπην τε, στρατίην τε, καὶ ἠνεμόεσσαν ἐνίσπην,
καὶ τεγέην εἶχον, καὶ μαντινέην ἐρατεινὴν,

θρέψε Διὸς θυγάτηρ, τέκε δὲ ζείδωρος ἄρουρα·
κὰδ δ' ἐν ἀθήνῃσ' εἷσεν ἑῷ ἐνὶ πίονι νηῷ·
ἔνθαδέ μιν ταύροισι καὶ ἀρνειοῖς ἱλάονται
κοῦροι ἀθηναίων περιτελλομένων ἐνιαυτῶν.
τῶν αὖθ' ἡγεμόνευ' υἱὸς πετεῶο Μενεσθεύς.
τῷ δ' οὔπω τις ὁμοῖος ἐπιχθονίων γένετ' ἀνήρ
κοσμῆσαι ἵππους τε, καὶ ἀνέρας ἀσπιδιώτας.
Νέστωρ οἶος ἔριζεν· ὁ γὰρ προγενέστερος ἦεν.
τῷ δ' ἅμα πεντήκοντα μέλαιναι νῆες ἕποντο.
αἴας δ' ἐκ σαλαμῖνος ἄγεν δυωκαίδεκα νῆας.
στῆσε δ' ἄγων ἵν' ἀθηναίων ἵσταντο φάλαγγες.
οἵδ' ἄργος τ' εἶχον, τίρυνθά τε τειχιόεσσαν,
ἑρμιόνην ἀσίνην τε, βαθὺν κατὰ κόλπον ἐχούσας,
τροιζῆν', ἠϊόνας τε, καὶ ἀμπελόεντ' ἐπίδαυρον,
οἵ τ' ἔχον αἴγιναν, μάσητά τε κοῦροι ἀχαιῶν,
τῶν δ' αὖθ' ἡγεμόνευε βοὴν ἀγαθὸς Διομήδης·
καὶ Σθένελος Καπανῆος ἀγακλειτοῦ φίλος υἱός·
τοῖσι δ' ἅμ' Εὐρύαλος τρίτατος κίεν ἰσόθεος φώς·
Μηκιστέως υἱὸς ταλαϊονίδαο ἄνακτος.
συμπάντων δ' ἡγεῖτο βοὴν ἀγαθὸς Διομήδης·
τοῖσι δ' ἅμ' ὀγδώκοντα μέλαιναι νῆες ἕποντο.
οἳ δὲ μυκήνας εἶχον ἐϋκτίμενον πτολίεθρον
ἀφνειόν τε κόρινθον, ἐϋκτιμένας τε κλεωνάς,
ὀρνειάς τ' ἐνέμοντο, ἀραιθυρέην τ' ἐρατεινήν,
καὶ σικυῶν' ὅθ' ἄρ' ἄδρηστος πρῶτ' ἐμβασίλευεν,
οἵ θ' ὑπερησίην τε, καὶ αἰπεινὴν γονόεσσαν
πελλήνην τ' εἶχον, ἠδ' αἴγιον ἀμφενέμοντο
αἰγιαλόν τ' ἀνὰ πάντα, καὶ ἀμφ' ἑλίκην εὐρεῖαν,
τῶν ἑκατὸν νηῶν ἦρχε κρείων ἀγαμέμνων
ἀτρείδης· ἅμα τῷ γε πολὺ πλεῖστοι, καὶ ἄριστοι

λαοὶ

υἱέες ἰφίτου μεγαθύμου ναυβολίδαο.
οἳ κυπάρισσον ἔχον, πυθῶνά τε πετρήεσσαν,
κρίσαν τε ζαθέην, καὶ δαυλίδα, καὶ πανοπῆα,
οἵ τ' ἀνεμώρειαν, καὶ ὑάμπολιν ἀμφενέμοντο.
οἵ τ' ἄρα πὰρ ποταμὸν κηφισὸν δῖον ἔναιον,
οἵ τε λίλαιαν ἔχον πηγῆς ἐπὶ κηφισοῖο,
τοῖς δ' ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
οἱ μὲν, φωκήων στίχας ἵσαν ἀμφιέποντες,
βοιωτῶν δ' ἔμπλην ἐπ' ἀριστερὰ θωρήσσοντο.
λοκρῶν δ' ἡγεμόνευεν ὀϊλῆος ταχὺς Αἴας
μείων, οὔτι τόσος γε, ὅσος τελαμώνιος Αἴας,
ἀλλὰ πολὺ μείων, ὀλίγος μὲν ἔην λινοθώρηξ.
ἐγχείῃ δ' ἐκέκαστο πανέλληνας, καὶ ἀχαιούς,
οἳ κῦνόν τ' ἐνέμοντ', ὀπόεντά τε, καλλίαρόν τε,
βῆσσάν τε, σκάρφην τε, καὶ αὐγειὰς ἐρατεινάς,
τάρφην τε, θρόνιόν τε, βοαγρίου ἀμφὶ ῥέεθρα.
τῷ δ' ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο
λοκρῶν οἳ ναίουσι πέρην ἱερῆς εὐβοίης.
οἳ δ' εὔβοιαν ἔχον μένεα πνείοντες ἄβαντες.
χαλκίδα τ', εἰρέτριάν τε, πολυστάφυλόν θ' ἱστίαιαν,
κήρινθόν τ' ἔφαλον, δίου τ' αἰπὺ πτολίεθρον.
οἵ τε κάρυστον ἔχον, ἠδ' οἳ στύρα ναιετάασκον,
τῶν δ' αὖθ' ἡγεμόνευ' ἐλεφήνωρ ὄζος ἄρηος.
χαλκωδοντιάδης μεγαθύμων ἀρχὸς ἀβάντων.
τῷ δ' ἅμ' ἄβαντες ἕποντο θοοὶ ὄπιθεν κομόωντες
αἰχμηταὶ μεμαῶτες ὀρεκτῇσι μελίῃσι
θώρηκας ῥήξειν δηΐων ἀμφὶ στήθεσι.
τῷ δ' ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
οἳ δ' ἂρ ἀθήνας εἶχον ἐϋκτίμενον πτολίεθρον,
δῆμον ἐρεχθῆος μεγαλήτορος, ὅν ποτ' ἀθήνη

# ΟΜΗΡΟΥ

## ΚΑΤΑΛΟΓΟΣ ΝΕΩΝ ΗΤΟΙ ΒΟΙΩΤΙΑ.

βοιωτῶν μὲν πηνέλεως, καὶ λήϊτος
ἦρχον,
ἀρκεσίλαός τε, προθοήνωρ τε, Κλο-
νίος τε.
οἵ θ' ὑρίην ἐνέμοντο, καὶ αὐλίδα πετρήεσσαν,
σχοῖνόν τε, σκῶλόν τε, πολύκνημόν τ' ἐτεωνόν.
θέσπειαν, γραῖάν τε, καὶ εὐρύχορον μυκαλησσόν.
οἵ τ' ἀμφ' ἅρμ' ἐνέμοντο καὶ εἰλέσιον καὶ ἐρυθράς,
οἵ τ' ἐλεῶν' εἶχον, ἠδ' ὕλην, καὶ πετεῶνα
ὠκαλέην. μεδεῶνά τ' ἐϋκτίμενον πτολίεθρον.
κώπας. εὔτρησίν τε, πολυτρήρωνά τε θίσβην,
οἵ τε κορώνειαν. καὶ ποιήενθ' ἁλίαρτον.
οἵ τε πλάταιαν ἔχον, ἠδ' οἳ γλίσαντ' ἐνέμοντο.
οἵ θ' ὑπο θήβας εἶχον ἐϋκτίμενον πτολίεθρον.
ὀγχηστόν θ' ἱερὸν ποσιδήϊον ἀγλαὸν ἄλσος
οἵ τε πολυστάφυλον ἄρνην ἔχον οἵ τε μίδειαν,
νίσσαν τε ζαθέην, ἀνθηδόνα τ' ἐσχατόωσαν,
τῶν, μὲν πεντήκοντα νέες κίον, ἐν δ' ἑκάστῃ,
κοῦροι βοιωτῶν ἑκατὸν, καὶ εἴκοσι βαῖνον.
οἳ δ' ἀσπληδόνα ναῖον, ἰδ' ὀρχομενὸν μινύειον,
τῶν, ἦρχ' ἀσκάλαφος, καὶ ἰάλμενος υἷες ἄρηος,
οὓς τέκεν ἀστυόχη δόμῳ ἄκτορος ἀζείδαο
παρθένος αἰδοίη ὑπερώϊον εἰσαναβᾶσα
ἄρηϊ κρατερῷ, ὁ δέ οἱ παρελέξατο λάθρῃ.
τῶν, δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.
αὐτὰρ φωκήων Σχεδίος, καὶ ἐπίστροφος ἦρχον,

ῥεῖα διακρίνωσιν ἐπεί κε νομῷ μιγέωσιν,
ὣς τοὺς ἡγεμόνες διεκόσμεον ἔνθα καὶ ἔνθα
ὑσμίνην δ' ἴεναι· μετὰ δὲ κρείων ἀγαμέμνων
ὄμματα, καὶ κεφαλὴν ἴκελος Διῒ τερπικεραύνῳ,
ἄρεϊ δὲ ζώνην, στέρνον δὲ, ποσειδάωνι,
ἠΰτε βοῦς ἀγέληφι μέγ' ἔξοχος ἔπλετο πάντων
ταῦρος ὁ γάρ τε βόεσσι μεταπρέπει ἀγρομένοισι,
τοῖον ἄρ' ἀτρείδην θῆκε Ζεὺς ἤματι κείνῳ
ἐκπρεπέ' ἐν πολλοῖσι, καὶ ἔξοχον ἡρώεσσιν.
ἔσπετε νῦν μοι μοῦσαι ὀλύμπια δώματ' ἔχουσαι,
ὑμεῖς γὰρ θεαί ἐστε, πάρεστέ τε, ἴστε πάντα,
ἡμεῖς δὲ κλέος οἶον ἀκούομεν, οὐδέ τι ἴδμεν,
οἵτινες ἡγεμόνες δαναῶν, καὶ κοίρανοι ἦσαν.
πληθὺν δ' οὐκ ἂν ἐγὼ μυθήσομαι, οὐδ' ὀνομήνω,
οὐδ' εἴ μοι δέκα μὲν γλῶσσαι, δέκα δὲ στόματ' εἶεν,
φωνὴ δ' ἄρρηκτος, χάλκεον δέ μοι ἦτορ ἐνείη,
εἰ μὴ ὀλυμπιάδες μοῦσαι, Διὸς αἰγιόχοιο
θυγατέρες, μνησαίαθ' ὅσοι ὑπὸ ἴλιον ἦλθον.
ἀρχοὺς αὖ νηῶν ἐρέω, νῆάς τε προπάσας.

οἱ δ' ἀμφ' ἀτρείωνα διοτρεφέες βασιλῆες
θῦνον κρίνοντες, μετὰ δὲ γλαυκῶπις ἀθήνη
αἰγίδ' ἔχουσ' ἐρίτιμον, ἀγήραον, ἀθανάτην τε,
τῆς ἑκατὸν θύσανοι παγχρύσεοι ἠερέθονται
πάντες ἐϋπλεκέες, ἑκατόμβοιος δὲ ἕκαστος.
σὺν τῇ, παιφάσσουσα δίεσσυτο λαὸν ἀχαιῶν,
ὀτρύνουσ' ἰέναι· ἐν δὲ σθένος ὦρσεν ἑκάστου
„ καρδίῃ ἄληκτον πολεμίζειν, ἠδὲ μάχεσθαι.
„ τοῖσι δ' ἄφαρ πόλεμος γλυκίων γένετ', ἢ νέεσθαι
ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν.
ἠΰτε πῦρ ἀΐδηλον ἐπιφλέγει ἄσπετον ὕλην
οὔρεος ἐν κορυφῇς, ἕκαθεν δέ τε φαίνεται αὐγή·
ὣς τῶν, ἐρχομένων ἄπο, χαλκοῦ θεσπεσίοιο
αἴγλη παμφανόωσα δι' αἰθέρος οὐρανὸν ἷκε.
τῶν δ' ὥς τ' ὀρνίθων πετεηνῶν ἔθνεα πολλὰ,
χηνῶν, ἢ γεράνων, ἢ κύκνων δουλιχοδείρων,
ἀσίῳ ἐν λειμῶνι, καϋστρίου ἀμφὶ ῥέεθρα,
ἔνθα καὶ ἔνθα ποτῶνται ἀγαλλόμενα πτερύγεσσι,
κλαγγηδὸν προκαθιζόντων, σμαραγεῖ δέ τε λειμὼν,
ὣς τῶν, ἔθνεα πολλὰ νεῶν ἄπο, καὶ κλισιάων
ἐς πεδίον προχέοντο σκαμάνδριον· αὐτὰρ ὑπὸ χθὼν
σμερδαλέον κονάβιζε ποδῶν αὐτῶν τε, καὶ ἵππων.
ἔσταν δ' ἐν λειμῶνι σκαμανδρίῳ ἀνθεμόεντι
μυρίοι· ὅσσα τε φύλλα καὶ ἄνθεα γίγνεται ὥρῃ.
ἠΰτε μυιάων ἀδινάων ἔθνεα πολλὰ,
αἵ τε κατὰ σταθμὸν ποιμνήϊον ἠλάσκουσιν
ὥρῃ ἐν εἰαρινῇ, ὅτε τε γλάγος ἄγγεα δεύει,
τόσσοι ἐπὶ τρώεσσι καρηκομόωντες ἀχαιοὶ
ἐν πεδίῳ ἵσταντο διαῤῥαῖσαι μεμαῶτες.
τοὺς δ' ὥς τ' αἰπόλια πλατέ' αἰγῶν αἰπόλοι ἄνδρες

αἰθαλόεν, πρῆσαι δὲ πυρὸς δηΐοιο θύρετρα.
ἑκτόρεον δὲ χιτῶνα περὶ στήθεσσι δαΐξαι,
χαλκῷ ῥωγαλέον· πολέες δ' ἀμφ' αὐτὸν ἑταῖροι,
πρηνέες ἐν κονίῃσιν ὀδὰξ λαζοίατο γαῖαν.
Ὣς ἔφατ', οὐδ' ἄρα πώ οἱ ἐπεκραίαινε κρονίων.
ἀλλ' ὅγε δέκτο μὲν ἱρά, πόνον δ' ἀμέγαρτον ὄφελλεν.
αὐτὰρ ἐπεί ῥ' εὔξαντο, καὶ οὐλοχύτας προβάλοντο,
αὐέρυσαν μὲν πρῶτα, καὶ ἔσφαξαν, καὶ ἔδειραν.
μηρούς τ' ἐξέταμον, κατά τε κνίσῃ ἐκάλυψαν
δίπτυχα ποιήσαντες. ἐπ' αὐτῶν δ' ὠμοθέτησαν.
καὶ τὰ μὲν, ἂρ σχίζῃσιν ἀφύλλοισι κατέκαιον.
σπλάγχνα δ' ἄρ' ἐμπείραντες, ὑπείρεχον ἡφαίστοιο.
αὐτὰρ ἐπεὶ κατὰ μῆρ' ἐκάη, καὶ σπλάγχν' ἐπάσαντο,
μίστυλλόν τ' ἄρα τ' ἄλλα, καὶ ἀμφ' ὀβελοῖσιν ἔπειραν·
ὤπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.
αὐτὰρ ἐπεὶ παύσαντο πόνου, τετύκοντό τε δαῖτα,
δαίνυντ', οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο.
τοῖς, ἄρα μύθων ἦρχε γερήνιος ἱππότα Νέστωρ.
Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν ἀγάμεμνον,
» μηκέτι νῦν δηθ' αὖθι λεγώμεθα, μηδέ τι δηρὸν
» ἀμβαλλώμεθα ἔργον ὃ δὴ θεὸς ἐγγυαλίξει.
ἀλλ' ἄγε κήρυκες μὲν ἀχαιῶν χαλκοχιτώνων
λαὸν κηρύσσοντες, ἀγειρόντων κατὰ νῆας.
ἡμεῖς δ' ἀθρόοι ὧδε κατὰ στρατὸν εὐρὺν ἀχαιῶν
ἴομεν, ὄφρα κε θᾶσσον ἐγείρομεν ὀξὺν ἄρηα.
Ὣς ἔφατ'. οὐδ' ἀπίθησεν ἄναξ ἀνδρῶν ἀγαμέμνων.
αὐτίκα κηρύκεσσι λιγυφθόγγοισι κέλευσε
κηρύσσειν πόλεμόνδε καρηκομόωντας ἀχαιούς.
οἱ μὲν, ἐκήρυσσον· τοὶ δ' ἠγείροντο μάλ' ὦκα.

ὥς κε πανημέριοι, στυγερῷ κρινώμεθ' ἄρηι.
οὐ γὰρ παυσωλή γε μετέσσεται οὐδ' ἠβαιόν,
εἰ μὴ νὺξ ἐλθοῦσα, διακρινέει μένος ἀνδρῶν.
ἱδρώσει μέν τευ τελαμὼν ἀμφὶ στήθεσφιν
ἀσπίδος ἀμφιβρότης, περὶ δ' ἔγχεϊ χεῖρα καμεῖται.
ἱδρώσει δέ τευ ἵππος ἐΰξοον ἅρμα τιταίνων.
ὃν δέ κ' ἐγὼν ἀπάνευθε μάχης ἐθέλοντα νοήσω
μιμνάζειν παρὰ νηυσὶ κορωνίσιν, οὔ οἱ ἔπειτα
ἄρκιον ἐσσεῖται φυγέειν κύνας, ἠδ' οἰωνούς.
Ὣς ἔφατ'· ἀργεῖοι δὲ μέγ' ἴαχον ὡς ὅτε κῦμα
ἀκτῇ ἐφ' ὑψηλῇ, ὅτε κινήσει νότος ἐλθὼν
προβλῆτι σκοπέλῳ. τὸν δ' οὔποτε κύματα λείπει
παντοίων ἀνέμων ὅτ' ἂν ἔνθ' ἢ ἔνθα γένωνται.
ἀνστάντες δ' ὀρέοντο, κεδασθέντες κατὰ νῆας,
κάπνισάν τε κατὰ κλισίας. καὶ δεῖπνον ἕλοντο.
ἄλλος δ' ἄλλῳ ἔρεζε θεῶν αἰεὶ γενετάων,
εὐχόμενος θάνατόν γε φυγεῖν, καὶ μῶλον ἄρηος.
αὐτὰρ ὁ, βοῦν ἱέρευσεν ἄναξ ἀνδρῶν ἀγαμέμνων
πίονα, πενταέτηρον ὑπερμενέϊ κρονίωνι,
κίκλησκεν δὲ γέροντας ἀριστῆας παναχαιῶν.
Νέστορα μὲν πρώτιστα, καὶ ἰδομενῆα ἄνακτα.
αὐτὰρ ἔπειτ' αἴαντε δύω, καὶ τυδέος υἱόν.
ἕκτον δ' αὖτ' ὀδυσῆα Διῒ μῆτιν ἀτάλαντον.
αὐτόματος δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος.
ᾔδεε γὰρ κατὰ θυμὸν ἀδελφεὸν ὡς ἐπονεῖτο.
βοῦν δὲ περιστήσαντο, καὶ οὐλοχύτας ἀνέλοντο.
Τοῖσι δ' ἐπευχόμενος, μετέφη κρείων ἀγαμέμνων,
Ζεῦ κύδιστε, μέγιστε, κελαινεφὲς, αἰθέρι ναίων,
μὴ πρὶν ἐπ' ἠέλιον δῦναι, καὶ ἐπὶ κνέφας ἐλθεῖν,
πρίν με καταπρηνὲς βαλέειν πριάμοιο μέλαθρον
αἰθαλόεν,

πρίν τινα πὰρ Τρώων ἀλόχῳ κατακοιμηθῆναι,
τίσασθαι δ᾽ Ἑλένης ὁρμήματά τε, στοναχάς τε.
εἰ δέ τις ἐκπάγλως ἐθέλει οἶκόνδε νέεσθαι,
ἁπτέσθω ἧς νηὸς ἐϋσσέλμοιο μελαίνης,
ὄφρα πρόσθ᾽ ἄλλων θάνατον, καὶ πότμον ἐπίσπῃ.
ἀλλὰ ἄναξ, αὐτός τ᾽ εὖ μήδεο πείθεό τ᾽ ἄλλῳ.
οὔτοι ἀπόβλητον ἔπος ἔσσεται ὅ,ττι κεν εἴπω.
κρῖν᾽ ἄνδρας κατὰ φῦλα, κατὰ φρήτρας Ἀγάμεμνον,
ὡς φρήτρη, φρήτρηφιν ἀρήγῃ, φῦλα δὲ φύλοις.
εἰ δέ κεν ὣς ἔρξεις, καί τοι πείθονται Ἀχαιοὶ,
γνώσῃ ἔπειθ᾽ ὅς θ᾽ ἡγεμόνων κακὸς, ὅς τέ νυ λαῶν.
ἠδ᾽ ὅς κ᾽ ἐσθλὸς ἔησι. κατὰ σφέας γὰρ μαχέσονται.
γνώσεαι δ᾽ εἰ καὶ θεσπεσίῃ πόλιν οὐκ ἀλαπάξεις,
ἢ ἀνδρῶν κακότητι, καὶ ἀφραδίῃ πολέμοιο.
Τὸν δ᾽ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων.
ἦ μὰν αὖτ᾽ ἀγορῇ νικᾷς γέρον υἷας Ἀχαιῶν.
αἲ γὰρ Ζεῦ τε πάτερ, καὶ Ἀθηναίη, καὶ Ἄπολλον,
τοιοῦτοι δέκα μοι συμφράδμονες εἶεν Ἀχαιῶν.
τῶ κε τάχ᾽ ἠμύσειε πόλις Πριάμοιο ἄνακτος
χερσὶν ὑφ᾽ ἡμετέρῃσιν ἁλοῦσά τε, περθομένη τε.
ἀλλά μοι αἰγίοχος Κρονίδης Ζεὺς ἄλγε᾽ ἔδωκεν.
ὅς με μετ᾽ ἀπρήκτους ἔριδας, καὶ νείκεα βάλλει.
καὶ γὰρ ἐγὼν, Ἀχιλλεύς τε μαχεσσάμεθ᾽ εἵνεκα κούρης
ἀντιβίοις ἐπέεσσιν. ἐγὼ δ᾽ ἦρχον χαλεπαίνων.
εἰ δέ ποτ᾽ ἔς γε μίαν βουλεύσομεν, οὐκ ἔτ᾽ ἔπειτα
Τρωσὶν ἀνάβλησις κακοῦ ἔσσεται οὐδ᾽ ἠβαιόν.
νῦν δ᾽ ἔρχεσθ᾽ ἐπὶ δεῖπνον, ἵνα ξυνάγωμεν Ἄρηα.
εὖ μέν τις δόρυ θηξάσθω, εὖ δ᾽ ἀσπίδα θέσθω,
εὖ δέ τις ἵπποισιν δεῖπνον δότω ὠκυπόδεσσιν,
εὖ δέ τις ἅρματος ἀμφὶς ἰδὼν, πολέμοιο μεδέσθω,

ὄψιμον, ὀψιτέλεστον, ὅου κλέος οὔποτ᾽ ὀλεῖται.
ὡς οὗτος κατὰ τέκν᾽ ἔφαγε στρουθοῖο, καὶ αὐτὴν
ὀκτὼ, ἀτὰρ μήτηρ ἐνάτη ἦν ἣ τέκε τέκνα.
ὣς ἡμεῖς τοσαῦτ᾽ ἔτεα πτολεμίξομεν αὖθι.
τῷ δεκάτῳ δὲ, πόλιν αἱρήσομεν εὐρυάγυιαν.
κεῖνος θ᾽ ὣς ἀγόρευε, τὰ δὴ νῦν πάντα τελεῖται.
ἀλλ᾽ ἄγε μίμνετε πάντες ἐϋκνήμιδες ἀχαιοὶ
αὐτοῦ, εἰσόκεν ἄστυ μέγα πριάμοιο ἕλωμεν.
Ὡς ἔφατ᾽· ἀργεῖοι δὲ μέγ᾽ ἴαχον· ἀμφὶ δὲ νῆες
σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπ᾽ ἀχαιῶν,
μῦθον ἐπαινήσαντες ὀδυσσῆος θείοιο.
Τοῖσι δὲ καὶ μετέειπε γερήνιος ἱππότα Νέστωρ.
ὢ πόποι, ἦ δὴ παισὶν ἐοικότες ἀγοράασθε
νηπιάχοις, οἷς οὔτι μέλει πολεμήια ἔργα.
τοῦ δὴ συνθεσίαι τε καὶ ὅρκια βήσεται ἡμῖν;
ἐν πυρὶ δὴ βουλαί τε γενοίατο, μήδεά τ᾽ ἀνδρῶν,
σπονδαί τ᾽ ἄκρητοι, καὶ δεξιαὶ, ᾗς ἐπέπιθμεν.
αὔτως γὰρ ῥ᾽ ἐπέεσ᾽ ἐριδαίνομεν, οὐδέ τι μῆχος
εὑρέμεναι δυνάμεσθα, πολὺν χρόνον ἐνθάδ᾽ ἐόντες.
ἀτρείδη, σὺ δ᾽ ἔθ᾽ ὡς πρὶν ἔχων ἀστεμφέα βουλὴν,
ἄρχευ᾽ ἀργείοις κατὰ κρατερὰς ὑσμίνας,
τούς δ᾽ ἔα φθινύθειν ἕνα, καὶ δύο, τοί κεν ἀχαιῶν
νόσφιν βουλεύωσ᾽· ἄνυσις δ᾽ οὐκ ἔσσεται αὐτῶν,
πρὶν ἄργος δ᾽ ἰέναι· πρὶν καὶ Διὸς αἰγιόχοιο
γνώμεναι, εἴτε ψεῦδος ὑπόσχεσις ἦε καὶ οὐκί.
φημὶ γὰρ οὖν κατανεῦσαι ὑπερμενέα κρονίωνα
ἤματι τῷ, ὅτε νηυσὶν ἐπ᾽ ὠκυπόροισιν ἔβαινον
ἀργεῖοι, τρώεσσι φόνον, καὶ κῆρα φέροντες,
ἀστράπτων ἐπιδέξι᾽, ἐναίσιμα σήματα φαίνων.
τῶ, μήτις πρὶν ἐπειγέσθω οἶκόνδε νέεσθαι

πρὶν

πρίν τινα πὰρ τρώων ἀλόχῳ κατακοιμηθῆναι,
τίσασθαι δ' ἑλένης ὁρμήματά τε, στοναχάς τε.
εἰ δέ τις ἐκπάγλως ἐθέλει οἶκόνδε νέεσθαι,
ἁπτέσθω ἧς νηὸς ἐϋσσέλμοιο μελαίνης
ὄφρα πρόσθ' ἄλλων θάνατον, καὶ πότμον ἐπίσπῃ.
ἀλλὰ ἄναξ, αὐτός τ' εὖ μήδεο πείθεό τ' ἄλλῳ.
οὔτοι ἀπόβλητον ἔπος ἔσσεται ὅ,ττί κεν εἴπω.
κρῖν' ἄνδρας κατὰ φῦλα, κατὰ φρήτρας ἀγάμεμνον,
ὡς φρήτρη, φρήτρηφιν ἀρήγῃ, φῦλα δὲ φύλοις.
εἰ δέ κεν ὣς ἔρξεις, καί τοι πείθονται ἀχαιοί,
γνώσῃ ἔπειθ' ὅς θ' ἡγεμόνων κακὸς, ὅς τέ νυ λαῶν.
ἠδ' ὅς κ' ἐσθλὸς ἔῃσι. κατὰ σφέας γὰρ μαχέσονται.
γνώσεαι δ' εἰ καὶ θεσπεσίῃ πόλιν οὐκ ἀλαπάξεις,
ἦ ἀνδρῶν κακότητι, καὶ ἀφραδίῃ πολέμοιο.
ν δ' ἀπαμειβόμενος προσέφη κρείων ἀγαμέμνων.
ἦ μὰν αὖτ' ἀγορῇ νικᾷς γέρον υἷας ἀχαιῶν.
αἲ γὰρ Ζεῦ τε πάτερ, καὶ ἀθηναίη, καὶ ἄπολλον,
τοιοῦτοι δέκα μοι συμφράδμονες εἶεν ἀχαιῶν.
ῷ, κε τάχ' ἠμύσειε πόλις πριάμοιο ἄνακτος
χερσὶν ὑφ' ἡμετέρῃσιν ἁλοῦσά τε, περθομένη τε.
λλά μοι αἰγίοχος κρονίδης Ζεὺς ἄλγε' ἔδωκεν.
ς με μετ' ἀπρήκτους ἔριδας, καὶ νείκεα βάλλει.
αὶ γὰρ ἐγὼν, ἀχιλεύς τε μαχεσσάμεθ' εἵνεκα κούρης
ντιβίοις ἐπέεσσιν. ἐγὼ δ' ἦρχον χαλεπαίνων.
δέ ποτ' ἔς γε μίαν βουλεύσομεν, οὐκ ἔτ' ἔπειτα
ωσὶν ἀνάβλησις κακοῦ ἔσσεται οὐδ' ἠβαιόν.
ν δ' ἔρχεσθ' ἐπὶ δεῖπνον, ἵνα ξυνάγωμεν ἄρηα.
μέν τις δόρυ θηξάσθω, εὖ δ' ἀσπίδα θέσθω,
δέ τις ἵπποισιν δεῖπνον δότω ὠκυπόδεσσιν,
δέ τις ἅρματος ἀμφὶς ἰδὼν, πολέμοιο μεδέσθω,

ὄψιμον, ὀψιτέλεστον, ὅου κλέος οὔποτ' ὀλεῖται.
ὡς οὗτος κατὰ τέκν' ἔφαγε στρουθοῖο, καὶ αὐτὴν,
ὀκτὼ, ἀτὰρ μήτηρ ἐνάτη ἦν, ἣ τέκε τέκνα,
ὣς ἡμεῖς τοσαῦτ' ἔτεα πτολεμίξομεν αὖθι.
τῷ δεκάτῳ δὲ πόλιν αἱρήσομεν εὐρυάγυιαν.
κεῖνος θ' ὣς ἀγόρευε, τὰ δὴ νῦν πάντα τελεῖται.
ἀλλ' ἄγε μίμνετε πάντες ἐϋκνήμιδες ἀχαιοὶ
αὐτοῦ, εἰσόκεν ἄστυ μέγα πριάμοιο ἕλωμεν.
Ὣς ἔφατ'. ἀργεῖοι δὲ μέγ' ἴαχον. ἀμφὶ δὲ νῆες
σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπ' ἀχαιῶν,
μῦθον ἐπαινήσαντες ὀδυσσῆος θείοιο.
Τοῖσι δὲ καὶ μετέειπε γερήνιος ἱππότα Νέστωρ.
ὢ πόποι, ἦ δὴ παισὶν ἐοικότες ἀγοράασθε
νηπιάχοις, οἷς οὔτι μέλει πολεμήϊα ἔργα.
ποῦ δὴ συνθεσίαι τε, καὶ ὅρκια βήσεται ἡμῖν;
ἐν πυρὶ δὴ βουλαί τε γενοίατο, μήδεά τ' ἀνδρῶν,
σπονδαί τ' ἄκρητοι, καὶ δεξιαὶ, ᾗς ἐπέπιθμεν.
αὔτως γὰρ ῥ' ἐπέεσσ' ἐριδαίνομεν, οὐδέ τι μῆχος
εὑρέμεναι δυνάμεσθα, πολὺν χρόνον ἐνθάδ' ἐόντες.
ἀτρεΐδη, σὺ δ' ἔθ' ὡς πρὶν ἔχων ἀστεμφέα βουλὴν,
ἄρχευ' ἀργείοις κατὰ κρατερὰς ὑσμίνας,
τούσδε δ' ἔα φθινύθειν ἕνα, καὶ δύο, τοί κεν ἀχαιῶν
νόσφιν βουλεύωσ'. ἄνυσις δ' οὐκ ἔσσεται αὐτῶν,
πρὶν ἄργος δ' ἰέναι. πρὶν καὶ Διὸς αἰγιόχοιο
γνώμεναι, εἴτε ψεῦδος ὑπόσχεσις, ἦε καὶ οὐκί.
φημὶ γὰρ οὖν κατανεῦσαι ὑπερμενέα κρονίωνα
ἤματι τῷ, ὅτε νηυσὶν ἐπ' ὠκυπόροισιν ἔβαινον
ἀργεῖοι, τρώεσσι φόνον, καὶ κῆρα φέροντες,
ἀστράπτων ἐπιδέξι', ἐναίσιμα σήματα φαίνων.
τῷ μή τις πρὶν ἐπειγέσθω οἶκόνδε νέεσθαι

πρὶν

ἡμῖν δ' εἴνατός ἐστι περιτροπέων ἐνιαυτὸς
ἐνθάδε μιμνόντεσσι, τῷ οὐ νεμεσίζομ' ἀχαιοὺς
ἀσχαλάαν παρὰ νηυσὶ κορωνίσιν· ἀλλὰ καὶ ἔμπης
αἰσχρόν τοι δηρόν τε μένειν, κενεόν τε νέεσθαι.
τλῆτε φίλοι καὶ μείνατ' ἐπὶ χρόνον ὄφρα δαῶμεν
ἢ ἐτεὸν Κάλχας μαντεύεται, ἦε καὶ οὐχί.
εὖ γὰρ δὴ τόγε ἴδμεν ἐνὶ φρεσίν· ἐστὲ δὲ πάντες
μάρτυροι, οὓς μὴ κῆρες ἔβαν θανάτοιο φέρουσαι
χθιζά τε, καὶ πρώϊξ ὅτ' ἐς αὐλίδα νῆες ἀχαιῶν
ἠγερέθοντο, κακὰ Πριάμῳ καὶ τρωσὶ φέρουσαι.
ὑμεῖς δ' ἀμφὶ περὶ κρήνην, ἱεροὺς κατὰ βωμοὺς
ἔρδομεν ἀθανάτοισι τεληέσσας ἑκατόμβας
καλῇ ὑπὸ πλατανίστῳ, ὅθεν ῥέεν ἀγλαὸν ὕδωρ.
ἔνθ' ἐφάνη μέγα σῆμα, δράκων ἐπὶ νῶτα δαφοινὸς
σμερδαλέος, τόν ῥ' αὐτὸς ὀλύμπιος ἧκε φόως δὲ
βωμοῦ ὑπαΐξας, πρός ῥα πλατάνιστον ὄρουσεν.
ἔνθα δ' ἔσαν στρουθοῖο νεοσσοὶ, νήπια τέκνα,
ὄζῳ ἐπ' ἀκροτάτῳ, πετάλοις ὑποπεπτηῶτες,
ὀκτώ· ἀτὰρ μήτηρ ἐνάτη ἦν, ἣ τέκε τέκνα.
ἔνθ' ὅγε τοὺς, ἐλεεινὰ κατήσθιε τετριγῶτας.
μήτηρ δ' ἀμφεποτᾶτο ὀδυρομένη φίλα τέκνα.
τὴν δ' ἐλελιξάμενος, πτέρυγος λάβεν ἀμφιαχυῖαν.
αὐτὰρ ἐπεὶ κατὰ τέκν' ἔφαγε στρουθοῖο, καὶ αὐτὴν,
τὸν μὲν ἀρίζηλον θῆκεν θεὸς, ὅσπερ ἔφηνεν.
λᾶαν γάρ μιν ἔθηκε Κρόνου παῖς ἀγκυλομήτεω.
ἡμεῖς δ' ἑσταότες, θαυμάζομεν οἷον ἐτύχθη.
ὡς οὖν δεινὰ πέλωρα θεῶν εἰσῆλθ' ἑκατόμβας.
Κάλχας δ' αὐτίκ' ἔπειτα θεοπροπέων, ἀγόρευε.
τίπτ' ἄνεῳ ἐγένεσθε καρηκομόωντες ἀχαιοί;
ἡμῖν μὲν τόδ' ἔφηνε τέρας μέγα μητιέτα Ζεύς,

Ὣς ἄρ᾽ ἔφη· σκήπτρῳ δὲ μετάφρενον, ἠδὲ καὶ ὤμω
πλῆξεν, ὁ δ᾽ ἰδνώθη· θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ·
σμῶδιξ δ᾽ αἱματόεσσα μεταφρένου ἐξυπανέστη,
σκήπτρου ὕπο χρυσέου· ὁ δ᾽ ἄρ᾽ ἕζετο τάρβησέν τε·
ἀλγήσας δ᾽ ἀχρεῖον ἰδὼν ἀπεμόρξατο δάκρυ·
οἱ δὲ, καὶ ἀχνύμενοί περ, ἐπ᾽ αὐτῷ ἡδὺ γέλασσαν·
ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον,
ὢ πόποι, ἦ δὴ μυρί᾽ ὀδυσσεὺς ἐσθλὰ ἔοργε,
βουλάς τ᾽ ἐξάρχων ἀγαθὰς, πόλεμόν τε κορύσσων·
νῦν δὲ τὸ δὴ μέγ᾽ ἄριστον ἐν ἀργείοισιν ἔρεξεν·
ὃς τὸν λωβητῆρα ἐπεσβόλον ἔσχ᾽ ἀγοράων·
οὔ θήν μιν πάλιν αὖθις ἀνήσει θυμὸς ἀγήνωρ,
νεικείειν βασιλῆας ὀνειδίοις ἐπέεσσιν·
Ὣς φάσαν ἡ πληθύς, ἀνὰ δ᾽ ὁ πτολίπορθος ὀδυσσεὺς
ἔστη σκῆπτρον ἔχων, παρὰ δὲ γλαυκῶπις ἀθήνη
εἰδομένη κήρυκι, σιωπᾶν λαὸν ἀνώγει,
ὡς ἅμα θ᾽ οἱ πρῶτοί τε, καὶ ὕστατοι υἷες ἀχαιῶν
μῦθον ἀκούσειαν· καὶ ἐπιφρασσαίατο βουλήν·
ὅ σφιν ἐῢ φρονέων ἀγορήσατο καὶ μετέειπεν·
Ἀτρείδη νῦν δή σε ἄναξ ἐθέλουσιν ἀχαιοὶ
πᾶσιν ἐλέγχιστον θέμεναι μερόπεσσι βροτοῖσιν·
οὐδέ τοι ἐκτελέουσιν ὑπόσχεσιν, ἥνπερ ὑπέσταν,
ἐνθάδ᾽ ἔτι στείχοντες ἀπ᾽ ἄργεος ἱπποβότοιο,
Ἴλιον ἐκπέρσαντ᾽ εὐτείχεον ἀπονέεσθαι.
ὥς τε γὰρ ἢ παῖδες νεαροὶ χῆραί τε γυναῖκες,
ἀλλήλοισιν ὀδύρονται οἴκονδε νέεσθαι.
ἦ μὴν καὶ πόνος ἐστὶν ἀνιηθέντα νέεσθαι.
καὶ γάρ τίς θ᾽ ἕνα μῆνα μένων ἀπὸ ἧς ἀλόχοιο,
ἀσχαλάᾳ παρὰ νηῒ πολυζύγῳ, ὅν περ ἄελλαι
χειμέριαι εἰλέωσιν, ὀρινομένη τε θάλασσα·

ἡμῖν

ὦ πέπονες, κάκ' ἐλέγχε', ἀχαιΐδες, οὐκ ἔτ' ἀχαιοὶ,
οἴκαδέ περ σὺν νηυσὶ νεώμεθα· τόνδε δ' ἐῶμεν
αὐτοῦ ἐνὶ τροίῃ γέρα πεσσέμεν, ὄφρα ἴδηται
ἦ ῥά τί οἱ χ' ἡμεῖς προσαμύνομεν, ἦε καὶ οὐκί.
ὃς καὶ νῦν ἀχιλῆα, ἕο μέγ' ἀμείνονα φῶτα,
ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας.
ἀλλὰ μάλ' οὐκ ἀχιλῆϊ χόλος φρεσὶν, ἀλλὰ μεθήμων.
ἦ γὰρ ἂν ἀτρείδη, νῦν ὕστατα λωβήσαιο.
Ὣς φάτο, νεικείων ἀγαμέμνονα ποιμένα λαῶν
Θερσίτης· τῷ δ' ὦκα παρίστατο δῖος ὀδυσσεύς.
καί μιν ὑπόδρα ἰδὼν, χαλεπῷ ἠνίπαπε μύθῳ.
Θερσίτ' ἀκριτόμυθε, λιγύς περ ἐὼν ἀγορητής,
ἴσχεο, μηδ' ἔθελ' οἶος ἐριζέμεναι βασιλεῦσιν.
οὐ γὰρ ἐγὼ σέο φημὶ χερειότερον βροτὸν ἄλλον
ἔμμεναι· ὅσσοι ἅμ' ἀτρείδης ὑπὸ ἴλιον ἦλθον.
τῷ, οὐκ ἂν βασιλῆας ἀνὰ στόμ' ἔχων ἀγορεύοις.
καί σφιν ὀνείδεά τε προφέροις, νόστόν τε φυλάσσοις.
οὐδέ τί πω σάφα ἴδμεν ὅπως ἔσται τάδε ἔργα,
ἢ εὖ, ἦε κακῶς νοστήσομεν υἷες ἀχαιῶν.
τῷ, νῦν ἀτρείδῃ ἀγαμέμνονι ποιμένι λαῶν
ἧσαι ὀνειδίζων, ὅτι οἱ μάλα πολλὰ διδοῦσιν
ἥρωες δαναοί· σὺ δὲ κερτομέων, ἀγορεύεις.
ἀλλ' ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται.
εἴ κέ τι σ' ἀφραίνοντα κιχήσομαι ὥς νύ περ ὧδε,
μηκέτ' ἔπειτ' ὀδυσῆϊ κάρη ὤμοισιν ἐπείη,
μηδ' ἔτι τηλεμάχοιο πατὴρ κεκλημένος εἴην,
εἰ μὴ ἐγώ σε λαβὼν, ἀπὸ μὲν φίλα εἵματα δύσω,
χλαῖνάν τ' ἠδὲ χιτῶνα, τά τ' αἰδῶ ἀμφικαλύπτει,
αὐτὸν δὲ κλαίοντα θοὰς ἐπὶ νῆας ἀφήσω,
πεπληγὼς ἀγορῆθεν ἀεικέσσι πληγῇσιν.

,, εἷς βασιλεύς, ᾧ ἔδωκε Κρόνου παῖς ἀγκυλομήτεω
,, σκῆπτρόν τ' ἠδὲ θέμιστας, ἵνα σφίσι βασιλεύῃ. Νόθος
ὣς ὅγε κοιρανέων δίεπε στρατόν, οἱ δ' ἀγορήνδε
αὖτις ἐπεσσεύοντο νεῶν ἄπο, καὶ κλισιάων
ἠχῇ, ὡς ὅτε κῦμα πολυφλοίσβοιο θαλάσσης
αἰγιαλῷ μεγάλῳ βρέμεται, σμαραγεῖ δέ τε πόντος.
ἄλλοι μέν ῥ' ἕζοντ', ἐρήτυθεν δὲ καθ' ἕδρας.
Θερσίτης δ' ἔτι μοῦνος ἀμετροεπὴς ἐκολῴα,
ὃς ῥ' ἔπεα φρεσὶν ᾗσιν ἄκοσμά τε, πολλά τε ᾔδη,
μάψ, ἀτὰρ οὐ κατὰ κόσμον ἐριζέμεναι βασιλεῦσιν
ἀλλ' ὅ, τι οἱ εἴσαιτο γελοίιον ἀργείοισιν
ἔμμεναι· αἴσχιστος δὲ ἀνὴρ ὑπὸ ἴλιον ἦλθε.
φολκὸς ἔην, χωλὸς δ' ἕτερον πόδα, τὼ δέ οἱ ὤμω
κυρτὼ ἐπὶ στῆθος συνοχωκότε· αὐτὰρ ὕπερθεν,
φοξὸς ἔην κεφαλήν· ψεδνὴ δ' ἐπενήνοθε λάχνη.
ἔχθιστος δ' ἀχιλῆι μάλιστ' ἦν, ἠδ' ὀδυσῆι.
τὼ γὰρ νεικείεσκε· τότ' αὖτ' ἀγαμέμνονι δίῳ.
ὀξέα κεκληγὼς λέγ' ὀνείδεα. τῷ δ' ἄρ' ἀχαιοὶ
ἐκπάγλως κοτέοντο νεμέσσηθέν τ' ἐνὶ θυμῷ.
αὐτὰρ ὁ, μακρὰ βοῶν, ἀγαμέμνονα νείκεε μύθῳ.
ἀτρείδη, τέο δ' αὖτ' ἐπιμέμφεαι, ἠδὲ χατίζεις;
πλεῖαί τοι χαλκοῦ κλισίαι, πολλαὶ δὲ γυναῖκες
εἰσὶν ἐνὶ κλισίῃς ἐξαίρετοι, ἅς τοι ἀχαιοὶ
πρωτίστῳ δίδομεν, εὖτ' ἂν πτολίεθρον ἕλωμεν.
ἦ ἔτι καὶ χρυσοῦ ἐπιδεύεαι, ὅν κέ τις οἴσει
τρώων ἱπποδάμων ἐξ ἰλίου υἷος ἄποινα.
ὅν κεν ἐγὼ δήσας ἀγάγω, ἢ ἄλλος ἀχαιῶν
ἠὲ γυναῖκα νέην, ἵνα μίσγεαι ἐν φιλότητι,
ἥν τ' αὐτὸς ἀπὸ νόσφι κατίσχεαι, οὐ μὲν ἔοικεν
ἀρχὸν ἐόντα, κακῶν ἐπιβασκέμεν υἷας ἀχαιῶν.

ὢ πέπονες

φεύξεσθ' ἐν νήεσσι πολυκλήϊσι πεσόντες,
κὰδ δέ κεν εὐχωλὴν πριάμῳ, καὶ τρωσὶ λίποιτε
ἀργείην ἑλένην· ἧς εἵνεκα πολλοὶ ἀχαιῶν
ἐν τροίῃ ἀπόλοντο φίλης ἀπὸ πατρίδος αἴης;
ἀλλ' ἴθι νῦν μετὰ λαὸν ἀχαιῶν, μηδέ τ' ἐρώει.
σοῖς δ' ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον
μηδὲ ἔα νῆας ἅλαδ' ἑλκέμεν ἀμφιελίσσας.
Ὣς φάθ', ὁ δὲ ξυνέηκε θεᾶς ὄπα φωνησάσης.
βῆ δὲ θέειν, ἀπὸ δὲ χλαῖναν βάλε. τὴν δ' ἐκόμισσε
κῆρυξ Εὐρυβάτης ἰθακήσιος, ὅς οἱ ὀπήδει.
αὐτὸς δ' ἀτρείδεω ἀγαμέμνονος ἀντίος ἐλθὼν,
δέξατό οἱ σκῆπτρον πατρώϊον ἄφθιτον αἰεί
σὺν τῷ, ἔβη κατὰ νῆας ἀχαιῶν χαλκοχιτώνων.
ὅντινα μὲν βασιλῆα, καὶ ἔξοχον ἄνδρα κιχείη,
τὸν δ' ἀγανοῖς ἐπέεσσιν ἐρητύσασκε παραστάς.
δαιμόνι', οὔ σε ἔοικε κακὸν ὣς δειδίσσεσθαι.
ἀλλ' αὐτός τε κάθησο, καὶ ἄλλους ἵδρυε λαούς.
οὐ γάρ πω σάφα οἶσθ' οἷος νόος ἀτρείδαο.
νῦν μὲν πειρᾶται, τάχα δ' ἴψεται υἷας ἀχαιῶν.
ἐν βουλῇ δ' οὐ πάντες ἀκούσαμεν οἷον ἔειπε.
μή τι χολωσάμενος, ῥέξῃ κακὸν υἷας ἀχαιῶν.
θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέος βασιλῆος.
τιμὴ δ' ἐκ Διός ἐστι. φιλεῖ δέ ἑ μητίετα Ζεύς.
ὃν δ' αὖ δήμου τ' ἄνδρα ἴδοι, βοόωντά τ' ἐφεύροι,
τὸν, σκήπτρῳ ἐλάσασκεν, ὁμοκλήσασκέ τε μύθῳ.
δαιμόνι' ἀτρέμας ἧσο, καὶ ἄλλων μῦθον ἄκουε,
οἳ σέο φέρτεροί εἰσι. σὺ δ' ἀπτόλεμος, καὶ ἄναλκις,
οὔτέ ποτ' ἐν πολέμῳ ἐναρίθμιος, οὔτ' ἐνὶ βουλῇ.
οὐ μέν πως πάντες βασιλεύσομεν ἐνθάδ' ἀχαιοί.
» οὐκ ἀγαθὸν πολυκοιρανίη. εἷς κοίρανος ἔστω,

πόντου ἰκαρίοιο, τὰ, μὲν τ' εὖρός τε, νότος τε
ὤρορ' ἐπαΐξας πατρὸς Διὸς ἐκ νεφελάων,
ὡς δ' ὅτε κινήσῃ ζέφυρος βαθὺ λήϊον ἐλθὼν
λάβρος ἐπαιγίζων, ἐπί τ' ἠμύει ἀσταχύεσσιν,
ὣς τῶν πᾶσ' ἀγορὴ κινήθη· τοὶ δ' ἀλαλητῷ
νῆας ἐπεσσεύοντο· ποδῶν δ' ὑπένερθε κονίη
ἵστατ' ἀειρομένη· τοὶ δ' ἀλλήλοισι κέλευον,
ἅπτεσθαι νηῶν, ἠδ' ἑλκέμεν εἰς ἅλα δῖαν,
οὐρούς τ' ἐξεκάθαιρον· ἀϋτὴ δ' οὐρανὸν ἷκεν
οἴκαδ' ἱεμένων, ὑπὸ δ' ᾕρεον ἕρματα νηῶν·
ἔνθά κεν ἀργείοισιν ὑπέρμορα νόστος ἐτύχθη,
εἰ μὴ ἀθηναίην ἥρη πρὸς μῦθον ἔειπεν·
ὢ πόποι αἰγιόχοιο Διὸς τέκος ἀτρυτώνη·
οὕτω δὴ οἶκόνδε, φίλην ἐς πατρίδα γαῖαν
ἀργεῖοι φεύξονται ἐπ' εὐρέα νῶτα θαλάσσης
κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ τρωσὶ λίποιεν
ἀργείην ἑλένην, ἧς εἵνεκα πολλοὶ ἀχαιῶν
ἐν τροίῃ ἀπόλοντο φίλης ἀπὸ πατρίδος αἴης·
ἀλλ' ἴθι νῦν μετὰ λαὸν ἀχαιῶν χαλκοχιτώνων·
σοῖς δ' ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον,
μηδὲ ἔα νῆας ἅλαδ' ἑλκέμεν ἀμφιελίσσας·
Ὣς ἔφατ', οὐδ' ἀπίθησε θεὰ γλαυκῶπις ἀθήνη·
βῆ δὲ κατ' οὐλύμποιο καρήνων ἀΐξασα·
καρπαλίμως δ' ἵκανε θοὰς ἐπὶ νῆας ἀχαιῶν·
εὗρεν ἔπειτ' ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον
ἑσταότ'· οὐδ' ὅγε νηὸς ἐϋσσέλμοιο μελαίνης
ἅπτετ', ἐπεί μιν ἄχος κραδίην, καὶ θυμὸν ἵκανεν·
ἀγχοῦ δ' ἱσταμένη, προσέφη γλαυκῶπις ἀθήνη·
διογενὲς λαερτιάδη πολυμήχαν' ὀδυσσεῦ,
οὕτω δὴ οἶκόνδε, φίλην ἐς πατρίδα γαῖαν

φεύξεσθ'

δυσκλέα ἄργος ἱκέσθαι, ἐπεὶ πολὺν ὤλεσα λαόν.
„ οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι,
„ ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα,
„ ἠδ' ἔτι καὶ λύσει· τοῦ γὰρ κράτος ἐστὶ μέγιστον.
αἰσχρὸν γὰρ τόδε γ' ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι,
μὰψ οὕτω τοιόνδε τοσόνδε τε λαὸν ἀχαιῶν,
ἄπρηκτον πόλεμον πολεμίζειν, ἠδὲ μάχεσθαι
ἀνδράσι παυροτέροισι· τέλος δ' οὔπω τι πέφανται.
εἴπερ γάρ κ' ἐθέλοιμεν ἀχαιοί τε, τρῶές τε
ὅρκια πιστὰ ταμόντες ἀριθμηθήμεναι ἄμφω,
τρῶας μὲν λέξασθαι ἐφέστιοι, ὅσσοι ἔασιν,
ἡμεῖς δ' ἐς δεκάδας διακοσμηθεῖμεν ἀχαιοὶ,
τρώων δ' ἄνδρα ἕκαστον ἑλοίμεθα οἰνοχοεύειν,
πολλαί κεν δεκάδες δευοίατο οἰνοχόοιο.
τόσσον ἐγώ φημι πλέας ἔμμεναι υἷας ἀχαιῶν
τρώων, οἳ ναίουσι κατὰ πτόλιν· ἀλλ' ἐπίκουροι
πολλέων ἐκ πολίων ἐγχέσπαλοι ἄνδρες ἔασιν.
οἵ με μέγα πλάζουσι, καὶ οὐκ εἰῶσ' ἐθέλοντα
ἴλιον ἐκπέρσαι εὖ ναιόμενον πτολίεθρον.
ἐννέα δὴ βεβάασι Διὸς μεγάλου ἐνιαυτοί.
καὶ δὴ δοῦρα σέσηπε νεῶν, καὶ σπάρτα λέλυνται.
αἱ δέ που ἡμέτεραί τ' ἄλοχοι, καὶ νήπια τέκνα,
εἵατ' ἐν μεγάροισι ποτιδέγμεναι. ἄμμι δὲ ἔργον
αὔτως ἀκράαντον, οὗ εἵνεκα δεῦρ' ἱκόμεσθα.
ἀλλ' ἄγεθ' ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες,
φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν,
οὐ γὰρ ἔτι τροίην αἱρήσομεν εὐρυάγυιαν.
Ὣς φάτο. τοῖσι δὲ θυμὸν ἐνὶ στήθεσσιν ὄρινε
πᾶσι μετὰ πληθύν. ὅσοι οὐ βουλῆς ἐπάκουσαν.
κινήθη δ' ἀγορὴ, ὡς κύματα μακρὰ θαλάσσης

οἱ δ' ἐπανέστησαν, πείθοντό τε ποιμένι λαῶν
σκηπτοῦχοι βασιλῆες. ἐπεσεύοντο δὲ λαοί.
ἠΰτε ἔθνεα εἶσι μελισσάων ἁδινάων,
πέτρης ἐκ γλαφυρῆς αἰεὶ νέον ἐρχομενάων.
βοτρυδὸν δὲ πέτονται ἐπ' ἄνθεσιν εἰαρινοῖσιν.
αἱ μέν τ' ἔνθα ἅλις πεποτήαται, αἱ δέ, τε ἔνθα.
ὣς τῶν, ἔθνεα πολλὰ νεῶν ἄπο, καὶ κλισιάων,
ἠϊόνος προπάροιθε βαθείης ἐστιχόωντο
ἰλαδὸν εἰς ἀγορήν. μετὰ δέ σφισιν ὄσσα δεδήει
ὀτρύνουσ' ἰέναι Διὸς ἄγγελος. οἱ δ' ἀγέροντο.
τετρήχει δ' ἀγορή, ὑπὸ δ' ἐστεναχίζετο γαῖα
λαῶν ἱζόντων, ὅμαδος δ' ἦν, ἐννέα δὲ σφέας
κήρυκες βοόωντες ἐρήτυον, εἴ ποτ' ἀϋτῆς
σχοίατ', ἀκούσειαν δὲ διοτρεφέων βασιλήων.
σπουδῇ δ' ἕζετο λαός, ἐρήτυθεν δὲ καθ' ἕδρας
παυσάμενοι κλαγγῆς. ἀνὰ δὲ κρείων ἀγαμέμνων
ἔστη σκῆπτρον ἔχων. τὸ μὲν ἥφαιστος κάμε τεύχων,
ἥφαιστος μὲν δῶκε Διὶ κρονίωνι ἄνακτι.
αὐτὰρ ἄρα Ζεύς, δῶκε διακτόρῳ ἀργειφόντῃ.
ἑρμείας δὲ ἄναξ, δῶκε Πέλοπι πληξίππῳ.
αὐτὰρ ὃ αὖτε πέλοψ, δῶκ' ἀτρέϊ ποιμένι λαῶν,
ἀτρεὺς δὲ θνήσκων, ἔλιπε πολύαρνι Θυέστῃ.
αὐτὰρ ὃ αὖτε θυέστ', ἀγαμέμνονι λεῖπε φορῆναι,
πολλῇσι νήσοισι καὶ ἄργεϊ παντὶ ἀνάσσειν.
τῷ ὅγ' ἐρεισάμενος, ἔπεα πτερόεντα προσηύδα.
ὦ φίλοι ἥρωες δαναοί, θεράποντες ἄρηος,
Ζεύς με μέγα κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ.
σχέτλιος, ὃς πρὶν μέν μοι ὑπέσχετο, καὶ κατένευσεν
ἴλιον ἐκπέρσαντ' εὐτείχεον, ἀπονέεσθαι.
νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο, καί με κελεύει

τοὺς ὅγε συγκαλέσας, πυκινὴν ἠρτύνετο βουλήν.
κλῦτε φίλοι, θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος.
ἀμβροσίην διὰ νύκτα· μάλιστα δὲ Νέστορι δίῳ
εἶδός τε, μέγεθός τε, φυήν τ' ἄγχιστα ἐῴκει.
στῆ δ' ἄρ ὑπὲρ κεφαλῆς, καί με πρὸς μῦθον ἔειπεν.
εὕδεις ἀτρέος υἱὲ δαΐφρονος ἱπποδάμοιο;
» οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα,
» ᾧ λαοί τ' ἐπιτετράφαται καὶ τόσσα μέμηλε.
νῦν δ' ἐμέθεν ξύνες ὦκα. Διὸς δέ τοι ἄγγελός εἰμι.
ὃς σεῦ ἄνευθεν ἐὼν, μέγα κήδεται, ἠδ' ἐλεαίρει.
θωρῆξαί σε κέλευσε καρηκομόωντας ἀχαιούς,
πανσυδίῃ. νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν
τρώων. οὐ γὰρ ἔτ' ἀμφὶς ὀλύμπια δώματ' ἔχοντες
ἀθάνατοι φράζονται. ἐπέγναμψεν γὰρ ἅπαντας
ἥρη λισσομένη. τρώεσσι δὲ κήδε' ἐφῆπται
ἐκ Διός. ἀλλὰ σὺ σῇσιν ἔχε φρεσίν. ὣς ὁ μὲν εἰπὼν,
ᾤχετ' ἀποπτάμενος, ἐμὲ δὲ γλυκὺς ὕπνος ἀνῆκεν.
ἀλλ' ἄγετ' αἴ κέν πως θωρήξομεν υἷας ἀχαιῶν.
πρῶτα δ' ἐγὼν ἔπεσιν πειρήσομαι, ἣ θέμις ἐστί.
καὶ φεύγειν σὺν νηυσὶ πολυκλήισι κελεύσω.
ὑμεῖς δ' ἄλλοθεν ἄλλος ἐρητύειν ἐπέεσσιν.
ἤτοι ὅγ' ὣς εἰπὼν, κατ' ἄρ' ἕζετο. τοῖσι δ' ἀνέστη
Νέστωρ, ὅς ῥα πύλοιο ἄναξ ἦν ἠμαθόεντος.
ὅσφιν ἐῢ φρονέων, ἀγορήσατο, καὶ μετέειπεν.
ὦ φίλοι, ἀργείων ἡγήτορες ἠδὲ μέδοντες.
εἰ μέν τις τὸν ὄνειρον ἀχαιῶν ἄλλος ἔνισπε,
ψεῦδός κεν φαῖμεν, καὶ νοσφιζοίμεθα μᾶλλον.
νῦν δ' ἴδεν ὃς μέγ' ἄριστος ἐνὶ στρατῷ εὔχεται εἶναι.
ἀλλ' ἄγετ' αἴ κέν πως θωρήξομεν υἷας ἀχαιῶν.
Ὣς ἄρα φωνήσας, βουλῆς ἐξῆρχε νέεσθαι.

» ᾧ λαοί τ' ἐπιτετράφαται, καὶ τόσσα μέμηλεν.
νῦν δ' ἐμέθεν ξύνες ὦκα. Διὸς δέ τοι ἄγγελός εἰμι,
ὅς σεῦ ἄνευθεν ἐὼν, μέγα κήδεται, ἠδ' ἐλεαίρει.
θωρῆξαί σε κέλευσε καρηκομόωντας ἀχαιούς
πανσυδίῃ. νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν
τρώων. οὐ γὰρ ἔτ' ἀμφὶς ὀλύμπια δώματ' ἔχοντες
ἀθάνατοι φράζονται. ἐπέγναμψεν γὰρ ἅπαντας
ἥρη λισσομένη. τρώεσσι δὲ κήδε' ἐφῆπται
ἐκ Διός. ἀλλὰ σὺ σῇσιν ἔχε φρεσί. μηδέ σε λήθη
αἱρείτω. εὖτ' ἄν σε μελίφρων ὕπνος ἀνήῃ.
Ὣς ἄρα φωνήσας, ἀπεβήσατο. τὸν δ' ἔλιπ' αὐτοῦ
τὰ, φρονέοντ' ἀνὰ θυμὸν, ἃ ῥ' οὐ τελέεσθαι ἔμελλε.
φῆ γὰρ ὅγ' αἱρήσειν Πριάμου πόλιν ἤματι κείνῳ
νήπιος. οὐδὲ τὰ ᾔδη, ἅ ῥα Ζεὺς μήδετο ἔργα.
θήσειν γὰρ ἔτ' ἔμελλεν ἐπ' ἄλγεά τε, στοναχάς τε,
τρωσί τε καὶ δαναοῖσι διὰ κρατερὰς ὑσμίνας.
ἔγρετο δ' ἐξ ὕπνου. θείη δέ μιν ἀμφέχυτ' ὀμφή.
ἕζετο δ' ὀρθωθείς. μαλακὸν δ' ἔνδυνε χιτῶνα
καλὸν, νηγάτεον. περὶ δ' αὖ μέγα βάλλετο φᾶρος.
ποσσὶ δ' ὑπαὶ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα.
ἀμφὶ δ' ἄρ' ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον.
εἵλετο δὲ σκῆπτρον πατρώϊον ἄφθιτον αἰεί.
σὺν τῷ, ἔβη κατὰ νῆας ἀχαιῶν χαλκοχιτώνων.
ἠὼς μέν ῥα θεὰ προσεβήσατο μακρὸν ὄλυμπον,
Ζηνὶ φόως ἐρέουσα καὶ ἄλλοις ἀθανάτοισιν.
αὐτὰρ ὁ κηρύκεσσι λιγυφθόγγοισι κέλευσε
κηρύσσειν ἀγορὴν δὲ καρηκομόωντας ἀχαιούς.
οἱ μὲν ἐκήρυσσον. τοὶ δ' ἠγείροντο μάλ' ὦκα.
βουλὴν γὰρ πρῶτον μεγαθύμων ἷζε γερόντων,
νεστορέῃ παρὰ νηῒ πυλοιγενέος βασιλῆος.

# ΙΛΙΑΔΟΣ. Β. ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Βῆτα δ' ὄνειρον ἔχει, ἀγορήν, καὶ νῆας ἀριθμεῖ

Ἄλλοι μέν ῥα θεοί τε, καὶ ἀνέρες ἱπποκορυσταί,
εὗδον παννύχιοι· Δία δ' οὐκ ἔχε νήδυμος ὕπνος.
ἀλλ' ὅγε μερμήριζε κατὰ φρένα, ὡς Ἀχιλῆα
τιμήσῃ, ὀλέσῃ δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν.
ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή,
πέμψαι ἐπ' Ἀτρείδῃ Ἀγαμέμνονι οὖλον ὄνειρον.
καί μιν φωνήσας, ἔπεα πτερόεντα προσηύδα,
Βάσκ' ἴθι οὖλε ὄνειρε θοὰς ἐπὶ νῆας Ἀχαιῶν,
ἐλθὼν ἐς κλισίην Ἀγαμέμνονος Ἀτρείδαο,
πάντα μάλ' ἀτρεκέως ἀγορευέμεν ὡς ἐπιτέλλω.
θωρῆξαι ἑ κέλευε καρηκομόωντας Ἀχαιοὺς
πανσυδίῃ· νῦν γάρ κεν ἕλοι πόλιν εὐρυάγυιαν
Τρώων· οὐ γὰρ ἔτ' ἀμφὶς Ὀλύμπια δώματ' ἔχοντες
ἀθάνατοι φράζονται· ἐπέγναμψε γὰρ ἅπαντας
Ἥρη λισσομένη· Τρώεσσι δὲ κήδε' ἐφῆπται.
Ὡς φάτο· βῆ δ' ἄρ' ὄνειρος, ἐπεὶ τὸν μῦθον ἄκουσε.
καρπαλίμως δ' ἵκανε θοὰς ἐπὶ νῆας Ἀχαιῶν
βῆ δ' ἄρ' ἐπ' Ἀτρείδην Ἀγαμέμνονα· τὸν δ' ἐκίχανεν
εὕδοντ' ἐν κλισίῃ· περὶ δ' ἀμβρόσιος κέχυθ' ὕπνος
στῆ δ' ἄρ' ὑπὲρ κεφαλῆς Νηληΐῳ υἷι ἐοικὼς
Νέστορι, τόν ῥα μάλιστα γερόντων τῖ' Ἀγαμέμνων.
τῷ μιν ἐεισάμενος προσεφώνεε θεῖος ὄνειρος·
εὕδεις Ἀτρέος υἱὲ δαΐφρονος ἱπποδάμοιο;
Οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα,

ἀπαγγελάσης. κατάλογον δὲ ὁ ποιητὴς ἐποίησε τῶν στρατευμάτων, καὶ τῶν νηῶν.

## ΑΛΛΩΣ.

ὡς ἐμέμνητο Θέτιδος τῆς ἱκεσίας. τῶν ἄλλων θεῶν τε, καὶ ἀνθρώπων ὕπνῳ σχολαζόντων, πρὸ ὀφθαλμῶν ποιούμενος τὴν τοῦ Πηλέως, ὄνειρον Ἀγαμέμνονι πέμπει, κελεύων αὐτὸν ἐκσυμβάλλειν πάντας τοὺς Ἕλληνας εἰς τὴν μάχην. καὶ συμβουλεύων αὐτῷ δηλαδὴ καὶ τὸν Ἀχιλλέα παρακαλέσαι. ὁ δὲ, οὐ συνιεὶς τὸ ὄναρ, τοῖς ἀριστεῦσιν αὐτοῦ διηγεῖται. καὶ μετὰ τοῦτο εἰς ἐκκλησίαν ἀθροίσας πάντας Ἕλληνας. ὑπόπτως πρὸς αὐτοὺς διακείμενος, διὰ τὸ ἡγεῖσθαι τὸν Ἀχιλλέα ἐπιτιθέμενον αὐτῷ τῇ ἀρχῇ, προσποιεῖσθαι τὸ πᾶν πλῆθος πειράζων, φεύγειν αὐτοὺς εἰς τὰς πατρίδας κελεύει. οἱ δὲ, οὐ συνιέντες, ἐπὶ τὸ καθέλκειν τὰς ναῦς, καὶ εἰς τὰς πατρίδας ἀπαλλάττεσθαι χωροῦσιν. Ὀδυσσεὺς δὲ ὑποθεμένης αὐτῷ Ἀθηνᾶς, τοὺς μὲν ἀρίστους, πείθει κατέχειν. τῶν δὲ στρατιωτῶν, πικρῶς καθάπτεται. παύει δὲ καὶ Θερσίτην ἀμούσως πρὸς τὸν βασιλέα στασιάζοντα. καὶ τοὺς Ἕλληνας μεῖναι, καὶ τὴν Ἴλιον ἑλεῖν προτρέπει. συμβουλεύσαντος δὲ καὶ Νέστορος τὰ αὐτὰ, Ἀγαμέμνων θύσας τῷ Διῒ, τοὺς γέροντας ἑστιᾷ. καὶ προτρεψάμενος τοὺς Ἕλληνας, ἐπὶ τὸν πόλεμον ἐξάγει ἅπαντας. ἑξῆς δέ ἐστιν ὁ κατάλογος τῶν νεῶν, ἐφ' ὧν ἦλθον οἱ πάντες, καὶ οἱ Ἕλληνες, καὶ τῶν ἐπικούρων, καὶ τῶν ἡγεμόνων αὐτῶν.

ἔνθα με σίντιες ἄνδρες ἄφαρ κομίσαντο πεσόντα.
Ὣς φάτο· μείδησεν δὲ θεὰ λευκώλενος ἥρη·
μειδήσασα δὲ, παιδὸς ἐδέξατο χειρὶ κύπελλον.
αὐτὰρ ὁ τοῖς ἄλλοισι θεοῖς ἐνδέξια πᾶσιν
οἰνοχόει, γλυκὺ νέκταρ ἀπὸ κρητῆρος ἀφύσσων.
ἄσβεστος δ' ἄρ' ἐνῶρτο γέλως μακάρεσσι θεοῖσιν,
ὡς ἴδον ἥφαιστον διὰ δώματα ποιπνύοντα.
ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
δαίνυντ', οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.
οὐ μὲν φόρμιγγος περικαλλέος ἣν ἔχ' ἀπόλλων,
μουσάων θ', αἳ ἄειδον ἀμειβόμεναι ὀπὶ καλῇ.
αὐτὰρ ἐπεὶ κατέδυ λαμπρὸν φάος ἠελίοιο
οἱ μὲν, κακκείοντες ἔβαν οἶκον δὲ ἕκαστος.
ἧχι ἑκάστῳ, δῶμα περικλυτὸς ἀμφιγυήεις
ἥφαιστος ποίησεν ἰδυίῃσι πραπίδεσσι.
Ζεὺς δὲ πρὸς ὃν λέχος ἤϊ' ὀλύμπιος ἀστεροπητής,
ἔνθα πάρος κοιμᾶθ', ὅτε μιν γλυκὺς ὕπνος ἱκάνοι.
ἔνθα καθεῦδ' ἀναβάς· παρὰ δὲ, χρυσόθρονος ἥρη.

## ΥΠΟΘΕΣΙΣ ΤΗΣ. Β. ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Ζεὺς ὄνειρον ἐπιπέμψας ἀγαμέμνονι, παρακελεύεται τοὺς ἕλληνας ἐξάγειν αὐτὸν ἐπὶ τὸν πόλεμον. ὁ δὲ, πρῶτον μὲν τῶν ἀρίστων συνέδριον συνήγαγεν. ἔπειτα δὲ ἐκκλησίαν ποιησάμενος, ἀποπειρᾶται αὐτῶν, παρακελευσάμενος φεύγειν εἰς τὰς πατρίδας. κωλύει δὲ αὐτοὺς ὀδυσσεὺς ἀθηνᾶς προνοίᾳ. καὶ Νέστωρ δημηγορήσας. εἶτα προφὴν ἀνελόμενοι, ἐξοπλίζονται αὐτοί τε, καὶ ἡγεμόνες. ὁμοίως δὲ καὶ οἱ τρῶες [illegible] αὐτοῖς

εἰ δ' οὕτω τοῦτ' ἐστὶν, ἐμοὶ μέλλει φίλον εἶναι·
ἀλλ' ἀκέουσα κάθησο, ἐμῷ δ' ἐπιπείθεο μύθῳ.
μή νύ τοι οὐ χραίσμωσιν ὅσοι θεοί εἰσ' ἐν ὀλύμπῳ
ἆσσον ἰόνθ', ὅτε κέν τοι ἀάπτους χεῖρας ἐφείω.
Ὣς ἔφατ'. ἔδδεισεν δὲ βοῶπις πότνια ἥρη.
καί ῥ' ἀκέουσα καθῆστο, ἐπιγνάμψασα φίλον κῆρ.
ὤχθησαν δ' ἀνὰ δῶμα Διὸς θεοὶ οὐρανίωνες,
τοῖσιν δ' ἥφαιστος κλυτοτέχνης ἦρχ' ἀγορεύειν,
μητρὶ φίλῃ ἐπὶ ἦρα φέρων λευκωλένῳ ἥρῃ.
ἦ δὴ λοίγια ἔργα τάδ' ἔσσεται, οὐδ' ἔτ' ἀνεκτά.
εἰ δὴ σφὼ ἕνεκα θνητῶν ἐριδαίνετον ὧδε,
ἐν δὲ θεοῖσι κολῳὸν ἐλαύνετον, οὐδέ τι δαιτὸς
ἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ.
μητρὶ δ' ἐγὼ παράφημι καὶ αὐτῇ περ νοεούσῃ·
πατρὶ φίλῳ ἐπὶ ἦρα φέρειν Διὶ, ὄφρα μὴ αὖτε
νεικείῃσι πατήρ. σὺν δ' ἡμῖν δαῖτα ταράξῃ.
εἴπερ γάρ κ' ἐθέλῃσιν ὀλύμπιος ἀστεροπητὴς
ἐξ ἑδέων στυφελίξαι· ὁ γὰρ πολὺ φέρτατός ἐστιν.
ἀλλὰ σὺ τόνγ' ἐπέεσσι καθάπτεσθαι μαλακοῖσι,
αὐτίκ' ἔπειθ' ἵλαος ὀλύμπιος ἔσσεται ἡμῖν.
Ὣς ἄρ' ἔφη. καὶ ἀναΐξας, δέπας ἀμφικύπελλον
μητρὶ φίλῃ ἐν χερσὶ τίθει, καί μιν προσέειπε.
τέτλαθι μῆτερ ἐμὴ, καὶ ἀνάσχεο κηδομένη περ,
μή σε φίλην περ ἐοῦσαν, ἐν ὀφθαλμοῖσιν ἴδωμαι
θεινομένην. τότε δ' οὔτι δυνήσομαι ἀχνύμενός περ,
31 χραισμεῖν. ἀργαλέος γὰρ ὀλύμπιος ἀντιφέρεσθαι.
ἤδη γάρ με καὶ ἄλλοτ' ἀλεξέμεναι μεμαῶτα,
ῥῖψε ποδὸς τεταγὼν ἀπὸ βηλοῦ θεσπεσίοιο.
πᾶν δ' ἦμαρ φερόμην, ἅμα δ' ἠελίῳ καταδύντι,
κάππεσον ἐν λήμνῳ. ὀλίγος δ' ἔτι θυμὸς ἐνῆεν.

ε

ἐξ ἑδέων σφοῦ πατρὸς ἐναντίον· οὐδέ τις ἔτλη
μεῖναι ἐπερχόμενον, ἀλλ' ἀντίοι ἔσταν ἅπαντες.
ὣς ὁ μὲν ἔνθα καθέζετ' ἐπὶ θρόνου, οὐδέ μιν Ἥρη
ἠγνοίησεν ἰδοῦσ' ὅτι οἱ συμφράσσατο βουλὰς
ἀργυρόπεζα Θέτις θυγάτηρ ἁλίοιο γέροντος.
αὐτίκα κερτομίοισι Δία Κρονίωνα προσηύδα.
Τίς δ' αὖ τοι δολομῆτα θεῶν συμφράσσατο βουλάς;
αἰεί τοι φίλον ἐστὶν ἐμεῦ ἀπὸ νόσφιν ἐόντα,
κρυπτάδια φρονέοντα δικαζέμεν· οὐδέ τί πώ μοι
πρόφρων τέτληκας εἰπεῖν ἔπος ὅ,ττι νοήσῃς.
Τὴν δ' ἠμείβετ' ἔπειτα πατὴρ ἀνδρῶν τε, θεῶν τε.
Ἥρη, μὴ δὴ πάντας ἐμοὺς ἐπιέλπεο μύθους
εἰδήσειν. χαλεποί τοι ἔσοντ' ἀλόχῳ περ ἐούσῃ,
ἀλλ' ὃν μέν κ' ἐπιεικὲς ἀκουέμεν, οὔτις ἔπειτα
οὔτε θεῶν πρότερος τόν γ' εἴσεται, οὔτ' ἀνθρώπων.
ὃν δ' ἂν ἐγὼν ἀπάνευθε θεῶν ἐθέλοιμι νοῆσαι,
μή τι σὺ ταῦτα ἕκαστα διείρεο, μηδὲ μετάλλα.
Τὸν δ' ἠμείβετ' ἔπειτα βοῶπις πότνια Ἥρη.
αἰνότατε Κρονίδη, ποῖον τὸν μῦθον ἔειπες;
καὶ λίην σε πάρος γ' οὔτ' εἴρομαι, οὔτε μεταλλῶ.
ἀλλὰ μάλ' εὔκηλος, τὰ φράζεαι, ἅσσ' ἐθέλῃσθα.
νῦν δ' αἰνῶς δείδοικα κατὰ φρένα μή σε παρείπῃ
ἀργυρόπεζα Θέτις, θυγάτηρ ἁλίοιο γέροντος.
ἠερίη γάρ σοί γε παρέζετο, καὶ λάβε γούνων.
τῇ σ' ὀΐω κατανεῦσαι ἐτήτυμον, ὡς Ἀχιλῆα
τιμήσῃς· ὀλέσῃς δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν.
Τὴν δ' ἀπαμειβόμενος, προσέφη νεφεληγερέτα Ζεύς.
δαιμονίη· αἰεὶ μὲν ὀΐεαι. οὐδέ σε λήθω.
πρῆξαι δ' ἔμπης οὔτι δυνήσεαι, ἀλλ' ἀπὸ θυμοῦ
μᾶλλον ἐμοὶ ἔσεαι. τὸ δέ τοι καὶ ῥίγιον ἔσται.

ἢ ἔπει, ἢ ἔργῳ, τόδε μοι κρήηνον ἐέλδωρ·
τίμησόν μοι υἱόν, ὃς ὠκυμορώτατος ἄλλων
ἔπλετ'· ἀτάρ μιν νῦν γε ἄναξ ἀνδρῶν ἀγαμέμνων
ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας.
ἀλλὰ σύ πέρ μιν τῖσον ὀλύμπιε μητίετα Ζεῦ.
τόφρα δ' ἐπὶ Τρώεσσι τίθει κράτος, ὄφρ' ἂν ἀχαιοὶ,
υἱὸν ἐμὸν τίσωσιν, ὀφέλλωσίν τέ ἑ τιμῇ.
Ὣς φάτο· τὴν δ' οὔτι προσέφη νεφεληγερέτα Ζεύς.
ἀλλ' ἀκέων δὴν ἧστο. Θέτις δ' ὡς ἥψατο γούνων,
ὣς ἔχετ' ἐμπεφυυῖα. καὶ εἴρετο δεύτερον αὖθις.
νημερτὲς μὲν δή μοι ὑπόσχεο, καὶ κατάνευσον,
ἢ ἀπόειπ', ἐπεὶ οὔ τοι ἔπι δέος, ὄφρ' ἐῢ εἰδῶ,
ὅσσον ἐγὼ μετὰ πᾶσιν ἀτιμοτάτη θεός εἰμι.
Τὴν δὲ μέγ' ὀχθήσας, προσέφη νεφεληγερέτα Ζεύς.
ἦ δὴ λοίγια ἔργ', ὅτ' ἐμ' ἐχθοδοπῆσαι ἐφήσεις
ἥρῃ, ὅταν μ' ἐρέθῃσιν ὀνειδείοις ἐπέεσσιν.
ἡ δὲ, καὶ αὔτως μ' αἰεὶ ἐν ἀθανάτοισι θεοῖσι
νεικεῖ. καί τέ με φησὶ μάχῃ Τρώεσσιν ἀρήγειν.
ἀλλὰ σὺ μὲν νῦν αὖθις ἀπόστιχε, μή σε νοήσῃ
ἥρη. ἐμοὶ δέ κε ταῦτα μελήσεται ὄφρα τελέσσω.
εἰ δ' ἄγε τοι κεφαλῇ κατανεύσομαι, ὄφρα πεποίθῃς.
τοῦτο γὰρ ἐξ ἐμέθεν γε μετ' ἀθανάτοισι μέγιστον
„ τέκμωρ, οὐ γὰρ ἐμὸν παλινάγρετον, οὐδ' ἀπατηλὸν
„ οὐδ' ἀτελεύτητον γ' ὅ, τι κεν κεφαλῇ κατανεύσω.
„ ἦ, καὶ κυανέῃσιν ἐπ' ὀφρύσι νεῦσε κρονίων.
ἀμβρόσιαι δ' ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος,
κρατὸς ἀπ' ἀθανάτοιο. μέγαν δ' ἐλέλιξεν ὄλυμπον.
τώ γ' ὣς βουλεύσαντε, διέτμαγεν. ἡ μὲν, ἔπειτα
εἰς ἅλα ἆλτο βαθεῖαν ἀπ' αἰγλήεντος ὀλύμπου.
Ζεὺς δὲ ἑὸν πρὸς δῶμα. θεοὶ δ' ἅμα πάντες ἀνέσταν

μέλποντες ἑκάεργον· ὁ δὲ, φρένα τέρπετ' ἀκούων.
ἦμος δ' ἠέλιος κατέδυ, καὶ ἐπὶ κνέφας ἦλθε,
δὴ τότε κοιμήσαντο παρὰ πρυμνήσια νηός.
ἦμος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος ἠώς,
καὶ τότ' ἔπειτ' ἀνάγοντο μετὰ στρατὸν εὐρὺν ἀχαιῶν.
τοῖσιν δ' ἴκμενον οὖρον ἵει ἑκάεργος ἀπόλλων.
οἳ δ' ἱστὸν στήσαντ', ἀνά θ' ἱστία λευκὰ πέτασσαν.
ἐν δ' ἄνεμος πρῆσεν μέσον ἱστίον· ἀμφὶ δὲ κῦμα
στείρῃ πορφύρεον μεγάλ' ἴαχε νηὸς ἰούσης.
ἡ δ' ἔθεεν κατὰ κῦμα, διαπρήσσουσα κέλευθα.
αὐτὰρ ἐπεί ῥ' ἵκοντο κατὰ στρατὸν εὐρὺν ἀχαιῶν,
νῆα μὲν οἵγε μέλαιναν ἐπ' ἠπείροιο ἔρυσσαν.
ὑψοῦ ἐπὶ ψαμάθου· ὑπὸ δ' ἕρματα μακρὰ τάνυσσαν.
αὐτοὶ δ' ἐσκίδναντο κατὰ κλισίας τε νέας τε.
Αὐτὰρ ὁ, μήνιε νηυσὶ παρήμενος ὠκυπόροισι,
διογενὴς, Πηλέος υἱὸς πόδας ὠκὺς ἀχιλλεύς.
οὔτέποτ' εἰς ἀγορὴν πωλέσκετο κυδιάνειραν,
οὔτέποτ' ἐς πόλεμον, ἀλλὰ φθινύθεσκε φίλον κῆρ,
αὖθι μένων· ποθέεσκε δ' ἀϋτήν τε, πτόλεμόν τε.
ἀλλ' ὅτε δή ῥ' ἐκ τοῖο δυωδεκάτη γένετ' ἠώς,
καὶ τότε δὴ πρὸς ὄλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντες,
πάντες ἅμα· ζεὺς δ' ἦρχε· θέτις δ' οὐ λήθετ' ἐφετμέων
παιδὸς ἑοῦ, ἀλλ' ἥγ' ἀνεδύσατο κῦμα θαλάσσης.
ἠερίη δ' ἀνέβη μέγαν οὐρανὸν, οὔλυμπόν τε.
εὗρεν δ' εὐρύοπα κρονίδην, ἄτερ ἥμενον ἄλλων,
ἀκροτάτῃ κορυφῇ πολυδειράδος οὐλύμποιο.
καὶ ῥα πάροιθ' αὐτοῖο καθέζετο, καὶ λάβε γούνων
σκαιῇ· δεξιτερῇ δ' ἄρ' ὑπ' ἀνθερεῶνος ἑλοῦσα,
λισσομένη προσέειπε Δία κρονίωνα ἄνακτα.
Ζεῦ πάτερ, εἴποτε δή σε μετ' ἀθανάτοισιν ὄνησα

ὤ μοι τέκνον ἐμόν· τί νύ σ' ἔτρεφον αἰνὰ τεκοῦσα,
αἴθ' ὄφελες παρὰ νηυσὶν ἀδάκρυτος, καὶ ἀπήμων
ἧσθαι· ἐπεὶ νύ τοι αἶσα μίνυνθά περ, οὔτι μάλα δήν.
νῦν δ' ἅμα τ' ὠκύμορος, καὶ ὀϊζυρὸς περὶ πάντων
ἔπλεο· τῷ σε κακῇ αἴσῃ τέκον ἐν μεγάροισιν.
τοῦτο δέ τοι ἐρέουσα ἔπος Διῒ τερπικεραύνῳ
εἶμ' αὐτὴ πρὸς Ὄλυμπον ἀγάννιφον, αἴ κε πίθηται.
ἀλλὰ σὺ μὲν νῦν νηυσὶ παρήμενος ὠκυπόροισιν,
μήνι' Ἀχαιοῖσιν· πολέμου δ' ἀποπαύεο πάμπαν.
Ζεὺς γὰρ ἐπ' ὠκεανὸν μετ' ἀμύμονας αἰθιοπῆας.
χθιζὸς ἔβη μετὰ δαῖτα· θεοὶ δ' ἅμα πάντες ἕποντο·
δωδεκάτῃ δέ τοι αὖθις ἐλεύσεται Οὔλυμπόνδε.
καὶ τότ' ἔπειτά τοι εἶμι Διὸς ποτὶ χαλκοβατὲς δῶ,
καί μιν γουνάσομαι· καί μιν πείσεσθαι ὀΐω.
Ὣς ἄρα φωνήσασ', ἀπεβήσατο· τὸν δ' ἔλιπ' αὐτοῦ,
χωόμενον κατὰ θυμὸν ἐϋζώνοιο γυναικὸς.
τήν, ῥα βίῃ ἀέκοντος ἀπηύρων· αὐτὰρ Ὀδυσσεὺς,
ἐς Χρύσην ἵκανεν ἄγων ἱερὴν ἑκατόμβην.
οἱ δ' ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντο,
ἱστία μὲν στείλαντο, θέσαν δ' ἐν νηῒ μελαίνῃ.
ἱστὸν δ' ἱστοδόκῃ πέλασαν προτόνοισιν ὑφέντες,
καρπαλίμως· τὴν δ' εἰς ὅρμον προέρυσσαν ἐρετμοῖς.
ἐκ δ' εὐνὰς ἔβαλον· κατὰ δὲ πρυμνήσι' ἔδησαν.
ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης.
ἐκ δ' ἑκατόμβην βῆσαν ἑκηβόλῳ Ἀπόλλωνι.
ἐκ δὲ Χρυσηῒς νηὸς βῆ ποντοπόροιο.
τὴν μὲν, ἔπειτ' ἐπὶ βωμὸν ἄγων πολύμητις Ὀδυσσεὺς,
πατρὶ φίλῳ ἐν χερσὶ τίθει· καί μιν προσέειπεν,
Ὦ Χρύση, πρό μ' ἔπεμψεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
παῖδά τέ σοι ἀγέμεν, Φοίβῳ θ' ἱερὴν ἑκατόμβην

πάντη ἀνὰ στρατὸν εὐρὺν ἀχαιῶν· ἄμμι δὲ μάντις
εὖ εἰδὼς ἀγόρευε θεοπροπίας ἑκάτοιο.
αὐτίκ' ἐγὼ πρῶτος κελόμην θεὸν ἱλάσκεσθαι.
ἀτρείωνα δ' ἔπειτα χόλος λάβεν· αἶψα δ' ἀναστὰς,
ἠπείλησεν μῦθον, ὃ δὴ τετελεσμένος ἐστί.
τὴν μὲν γὰρ σὺν νηῒ θοῇ ἑλίκωπες ἀχαιοὶ
ἐς χρύσην πέμπουσιν, ἄγουσι δὲ δῶρα ἄνακτι.
τὴν δὲ, νέον κλισίηθεν ἔβαν κήρυκες ἄγοντες
κούρην Βρισῆος, τήν μοι δόσαν υἷες ἀχαιῶν.
ἀλλὰ σὺ εἰ δύνασαί γε, περίσχεο παιδὸς ἑῆος·
ἐλθοῦσ' οὔλυμπόνδε, Δία λίσαι, εἴποτε δή τι
ἢ ἔπει ὤνησας κραδίην Διὸς, ἠὲ καὶ ἔργῳ.
πολλάκι γάρ σεο πατρὸς ἐνὶ μεγάροισιν ἄκουσα
εὐχομένης· ὅτ' ἔφησθα κελαινεφεῖ κρονίωνι
οἴη ἐν ἀθανάτοισιν ἀεικέα λοιγὸν ἀμῦναι,
ὁππότε μιν ξυνδῆσαι ὀλύμπιοι ἤθελον ἄλλοι,
ἥρη τ', ἠδὲ Ποσειδάων, καὶ παλλὰς ἀθήνη.
ἀλλὰ σὺ τόνγ' ἐλθοῦσα θεὰ, ὑπελύσαο δεσμῶν,
ὦχ' ἑκατόγχειρον καλέσασ' ἐς μακρὸν ὄλυμπον,
ὃν Βριάρεων καλέουσι θεοί· ἄνδρες δέ τε πάντες
Αἰγαίων· ὁ γὰρ αὖτε βίῃ οὗ πατρὸς ἀμείνων.
ὅς ῥα παρὰ κρονίωνι καθέζετο κύδεϊ γαίων.
τὸν, καὶ ὑπέδδεισαν μάκαρες θεοὶ, οὐδέ τ' ἔδησαν.
τῶν νῦν μιν μνήσασα, παρέζεο, καὶ λάβε γούνων,
αἴ κέν πως ἐθέλῃσιν ἐπὶ τρώεσσιν ἀρῆξαι.
τοὺς δὲ, κατὰ πρύμνας τε, καὶ ἀμφ' ἅλα ἔλσαι ἀχαιοὺς
κτεινομένους· ἵνα πάντες ἐπαύρωνται βασιλῆος,
γνῷ δὲ καὶ ἀτρείδης εὐρυκρείων ἀγαμέμνων
ἣν ἄτην· ὅ τ' ἄριστον ἀχαιῶν οὐδὲν ἔτισεν,
Τὸν δ' ἠμείβετ' ἔπειτα Θέτις κατὰ δάκρυ χέουσα,

Ζεὺς ὑψιβρεμέτης. νῦν δ' οὐδέ με τυτθὸν ἔτισεν.
ἦ γάρ μ' ἀτρείδης εὐρυκρείων ἀγαμέμνων
ἠτίμησεν. ἑλὼν γὰρ ἔχει γέρας, αὐτὸς ἀπούρας.
Ὣς φάτο δακρυχέων. τοῦ δ' ἔκλυε πότνια μήτηρ
ἡμένη ἐν βένθεσιν ἁλὸς παρὰ πατρὶ γέροντι.
καρπαλίμως δ' ἀνέδυ πολιῆς ἁλὸς, ἠΰτ' ὀμίχλη.
καί ῥα πάροιθ' αὐτοῖο καθέζετο δακρυχέοντος.
χειρί τέ μιν κατέρεξεν, ἔπος τ' ἔφατ', ἔκ τ' ὀνόμαζε.
,, Τέκνον, τί κλαίεις, τί δέ σε φρένας ἵκετο πένθος;
,, ἐξαύδα, μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἄμφω.
Τὴν δὲ βαρυστενάχων προσέφη πόδας ὠκὺς ἀχιλλεύς.
οἶσθα. τίη τοι ταῦτ' εἰδυίῃ πάντ' ἀγορεύω;
ᾠχόμεθ' ἐς θήβην ἱερὴν πόλιν ἠετίωνος.
τὴν δὲ διεπράθομέν τε, καὶ ἤγομεν ἐνθάδε πάντα.
καὶ τὰ μὲν, εὖ δάσαντο μετὰ σφίσιν υἷες ἀχαιῶν.
ἐκ δ' ἕλον ἀτρείδῃ χρυσηΐδα καλλιπάρῃον.
Χρύσης δ' αὖθ' ἱερεὺς ἑκατηβόλου ἀπόλλωνος,
ἦλθε θοὰς ἐπὶ νῆας ἀχαιῶν χαλκοχιτώνων,
λυσόμενός τε θύγατρα, φέρων τ' ἀπερείσι' ἄποινα.
στέμματ' ἔχων ἐν χερσὶν ἑκηβόλου ἀπόλλωνος
χρυσέῳ ἀνὰ σκήπτρῳ, καὶ ἐλίσσετο πάντας ἀχαιούς.
ἀτρείδα δὲ μάλιστα δύω κοσμήτορε λαῶν.
ἔνθ' ἄλλοι μὲν πάντες ἐπευφήμησαν ἀχαιοὶ,
αἰδεῖσθαί θ' ἱερῆα, καὶ ἀγλαὰ δέχθαι ἄποινα.
ἀλλ' οὐκ ἀτρείδῃ ἀγαμέμνονι ἥνδανε θυμῷ,
ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δ' ἐπὶ μῦθον ἔτελλε.
χωόμενος δ' ὁ γέρων, πάλιν ᾤχετο. τοῖο δ' ἀπόλλων
εὐξαμένου ἤκουσεν, ἐπεὶ μάλα οἱ φίλος ἦεν.
ἧκε δ' ἐπ' ἀργείοισι κακὸν βέλος. οἱ δέ νυ λαοὶ,
θνῆσκον ἐπασσύτεροι. τὰ δ' ἐπῴχετο κῆλα θεοῖο

εἰ δέ κε μὴ δώησιν, ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι
ἐλθὼν σὺν πλεόνεσσι, τό οἱ καὶ ῥίγιον ἔσται.
Ὣς εἰπὼν προΐει, κρατερὸν δ' ἐπὶ μῦθον ἔτελλε.
τὼ δ' ἀέκοντε βάτην παρὰ θῖν' ἁλὸς ἀτρυγέτοιο.
μυρμιδόνων δ' ἐπί τε κλισίας καὶ νῆας ἱκέσθην.
τὸν δ' εὗρον παρά τε κλισίῃ καὶ νηὶ μελαίνῃ
ἥμενον, οὐδ' ἄρα τώ γε ἰδὼν γήθησεν ἀχιλλεύς.
τὼ μὲν ταρβήσαντε, καὶ αἰδομένω βασιλῆα,
στήτην, οὐδέ τι μιν προσεφώνεον, οὐδ' ἐρέοντο.
αὐτὰρ ὁ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε.
Χαίρετε κήρυκες Διὸς ἄγγελοι, ἠδὲ καὶ ἀνδρῶν.
ἆσσον ἴτ', οὔ τί μοι ὔμμες ἐπαίτιοι, ἀλλ' ἀγαμέμνων.
ὃ σφῶϊ προΐει βρισηίδος εἵνεκα κούρης.
ἀλλ' ἄγε διογενὲς Πατρόκλεις ἔξαγε κούρην,
καί σφωϊν δὸς ἄγειν, τὼ δ' αὐτὼ μάρτυροι ἔστων
πρός τε θεῶν μακάρων πρός τε θνητῶν ἀνθρώπων,
καὶ πρὸς τοῦ βασιλῆος ἀπηνέος, εἴποτε δ' αὖτε
χρειὼ ἐμεῖο γένηται ἀεικέα λοιγὸν ἀμῦναι
τοῖς ἄλλοις, ἦ γὰρ ὅγ' ὀλοιῇσι φρεσὶ θύει,
οὐδέ τι οἶδε νοῆσαι ἅμα πρόσσω καὶ ὀπίσσω,
ὅππως οἱ παρὰ νηυσὶ σόοι μαχέοιντο ἀχαιοί.
Ὣς φάτο. Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθ' ἑταίρῳ.
ἐκ δ' ἄγαγε κλισίης βρισηΐδα καλλιπάρῃον,
δῶκε δ' ἄγειν, τὼ δ' αὖτις ἴτην παρὰ νῆας ἀχαιῶν.
ἡ δ' ἀέκουσ' ἅμα τοῖσι γυνὴ κίεν. αὐτὰρ ἀχιλλεὺς
δακρύσας ἑτάρων ἄφαρ ἕζετο νόσφι λιασθεὶς,
θῖν' ἐφ' ἁλὸς πολιῆς, ὁρόων ἐπὶ οἴνοπα πόντον.
πολλὰ δὲ μητρὶ φίλῃ ἠρήσατο χεῖρας ὀρεγνύς.
μῆτερ, ἐπεί μ' ἔτεκές γε μινυνθάδιόν περ ἐόντα,
τιμήν πέρ μοι ὄφελλεν ὀλύμπιος ἐγγυαλίξαι

Ζεὺς

# ΙΛΙΑΔΟΣ. Β. ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Βῆτα δ' ὄνειρον ἔχει. ἀγορήν, καὶ νῆας ἀριθμεῖ

Ἄλλοι μέν ῥα θεοί τε, καὶ ἀνέρες ἱπποκορυσταὶ,
εὗδον παννύχιοι. Δία δ' οὐκ ἔχε νήδυμος ὕπνος.
ἀλλ' ὅγε μερμήριζε κατὰ φρένα, ὡς ἀχιλῆα
τιμήσῃ, ὀλέσῃ δὲ πολέας ἐπὶ νηυσὶν ἀχαιῶν.
ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλὴ
πέμψαι ἐπ' ἀτρείδῃ ἀγαμέμνονι οὖλον ὄνειρον.
καί μιν φωνήσας, ἔπεα πτερόεντα προσηύδα,
Βάσκ' ἴθι οὖλε ὄνειρε θοὰς ἐπὶ νῆας ἀχαιῶν,
ἐλθὼν ἐς κλισίην ἀγαμέμνονος ἀτρείδαο,
πάντα μάλ' ἀτρεκέως ἀγορευέμεν ὡς ἐπιτέλλω.
θωρῆξαι ἑ κέλευε καρηκομόωντας ἀχαιοὺς
πανσυδίῃ. νῦν γάρ κεν ἕλοι πόλιν εὐρυάγυιαν
Τρώων. οὐ γὰρ ἔτ' ἀμφὶς ὀλύμπια δώματ' ἔχοντες
ἀθάνατοι φράζονται. ἐπέγναμψε γὰρ ἅπαντας
Ἥρη λισσομένη. Τρώεσσι δὲ κήδε' ἐφῆπται.
Ὣς φάτο. βῆ δ' ἄρ ὄνειρος, ἐπεὶ τὸν μῦθον ἄκουσε.
καρπαλίμως δ' ἵκανε θοὰς ἐπὶ νῆας ἀχαιῶν
βῆ δ' ἄρ ἐπ' ἀτρείδην ἀγαμέμνονα. τὸν δ' ἐκίχανεν
εὕδοντ' ἐν κλισίῃ. περὶ δ' ἀμβρόσιος κέχυθ' ὕπνος
στῆ δ' ἄρ ὑπὲρ κεφαλῆς νηληΐῳ υἷι ἐοικὼς
Νέστορι, τόν ῥα μάλιστα γερόντων τῖ' ἀγαμέμνων.
Τῷ μιν ἐεισάμενος προσεφώνεε θεῖος ὄνειρος.
εὕδεις ἀτρέος υἱὲ δαΐφρονος ἱπποδάμοιο;
Οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα,

ἀπαγγελάσης· κατάλογον δὲ ὁ ποιητὴς ἐποίησε τῶν στρατευμάτων, καὶ τῶν νηῶν.

## ΑΛΛΩΣ.

ὡς ἐμέμνητο Θέτιδος τῆς ἱκεσίας· τῶν ἄλλων θεῶν τε, καὶ ἀνθρώπων ὕπνῳ σχολαζόντων, πρὸ ὀφθαλμῶν ποιούμενος τὴν τοῦ Πηλέως, ὄνειρον ἀγαμέμνονι πέμπει, κελεύων αὐτὸν ἐκβάλλειν πάντας τοὺς ἕλληνας εἰς τὴν μάχην· καὶ συμβουλεύων αὐτῷ δηλαδὴ καὶ τὸν ἀχιλλέα παρακαλέσαι. ὁ δέ, οὐ συνιεὶς τὸ ὄναρ, τοῖς ἀριστεῦσιν αὐτοῦ διηγεῖται· καὶ μετὰ τοῦτο εἰς ἐκκλησίαν ἀθροίσας πάντας ἕλληνας· ὑπόπτως πρὸς αὐτοὺς διακείμενος, διὰ τὸ ἤχθεσθαι τὸν ἀχιλλέα ἐπιλυθέμενον αὐτοῦ τῇ ἀρχῇ, προσδοκεῖσθαι τὸ πᾶν πλῆθος πειράζων, φεύγειν αὐτοὺς εἰς τὰς πατρίδας κελεύει· οἱ δέ, οὐ συνιέντες, ἐπὶ τὸ καθέλκειν τὰς ναῦς, καὶ εἰς τὰς πατρίδας ἀπαλλάττεσθαι χωροῦσιν· ὀδυσσεὺς δὲ ὑποθεμένης αὐτῷ ἀθηνᾶς, τοὺς μὲν ἀρίστους, πείθει κατέχειν, τῶν δὲ στρατιωτῶν, πικρῶς καθάπτεται. παύει δὲ καὶ Θερσίτην ἀμούσως πρὸς τὸν βασιλέα στασιάζοντα· καὶ τοὺς ἕλληνας μεῖναι, καὶ τὴν ἴλιον ἑλεῖν προτρέπει. συμβουλεύσαντος δὲ καὶ Νέστορος τὰ αὐτά, ἀγαμέμνων θύσας τῷ Διΐ, τοὺς γέροντας ἑστιᾷ· καὶ προτρεψάμενος τοὺς ἕλληνας, ἐπὶ τὸν πόλεμον ἐξάγει ἅπαντας· ἑξῆς δὲ ἐστὶν ὁ κατάλογος τῶν νεῶν, ἐφ' ὧν ἦλθον οἱ ἥρωες, καὶ οἱ ἕλληνες, καὶ τῶν ἐπικούρων, καὶ τῶν ἡγεμόνων αὐτῶν.

ἔνθα μιν σίντιες ἄνδρες ἄφαρ κομίσαντο πεσόντα.
Ὣς φάτο· μείδησεν δὲ θεὰ λευκώλενος ἥρη·
μειδήσασα δὲ, παιδὸς ἐδέξατο χειρὶ κύπελλον.
αὐτὰρ ὁ τοῖς ἄλλοισι θεοῖς ἐνδέξια πᾶσιν
οἰνοχόει, γλυκὺ νέκταρ ἀπὸ κρητῆρος ἀφύσσων.
ἄσβεστος δ' ἄρ' ἐνῶρτο γέλως μακάρεσσι θεοῖσιν,
ὡς ἴδον ἥφαιστον διὰ δώματα ποιπνύοντα.
ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
δαίνυντ', οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.
οὐ μὲν φόρμιγγος περικαλλέος ἣν ἔχ' ἀπόλλων,
μουσάων θ', αἳ ἄειδον ἀμειβόμεναι ὀπὶ καλῇ.
αὐτὰρ ἐπεὶ κατέδυ λαμπρὸν φάος ἠελίοιο
οἱ μὲν, κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος.
ἧχι ἑκάστῳ, δῶμα περικλυτὸς ἀμφιγυήεις
ἥφαιστος ποίησεν ἰδυίῃσι πραπίδεσσι.
Ζεὺς δὲ πρὸς ὃν λέχος ἤϊ' ὀλύμπιος ἀστεροπητὴς,
ἔνθα πάρος κοιμᾶθ', ὅτε μιν γλυκὺς ὕπνος ἱκάνοι.
ἔνθα καθεῦδ' ἀναβάς· παρὰ δὲ, χρυσόθρονος ἥρη.

## ΥΠΟΘΕΣΙΣ ΤΗΣ. Β. ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Ζεὺς ὄνειρον ἐπιπέμψας ἀγαμέμνονι, παρακελεύεται τοὺς ἕλληνας ἐξάγειν αὐτὸν ἐπὶ τὸν πόλεμον. ὁ δὲ, πρῶτον μὲν τῶν ἀρίστων συνέδριον συνήγαγεν. ἔπειτα δὲ ἐκκλησίαν ποιησάμενος, ἀποπειρᾶται αὐτῶν, παρακελευσάμενος φεύγειν εἰς τὰς πατρίδας. κατέχει δὲ αὐτοὺς ὀδυσσεὺς ἀθηνᾶς προνοίᾳ. καὶ Νέστωρ δημηγορήσας. εἶτα τροφὴν ἑλόμενοι, ἐξοπλίζονται αὐτοί τε, καὶ ἡγεμόνες. ὁμοίως δὲ καὶ οἱ τρῶες ἰδόντες αὐτοὺς

εἰ δ' οὕτω τοῦτ' ἐστίν, ἐμοὶ μέλλει φίλον εἶναι
ἀλλ' ἀκέουσα κάθησο, ἐμῷ δ' ἐπιπείθεο μύθῳ.
μή νύ τοι οὐ χραίσμωσιν ὅσοι θεοί εἰσ' ἐν ὀλύμπῳ
ἆσσον ἰόνθ' ὅτε κέν τοι ἀάπτους χεῖρας ἐφείω.
Ὣς ἔφατ'. ἔδεισεν δὲ βοῶπις πότνια ἥρη.
καί ῥ' ἀκέουσα καθῆστο, ἐπιγνάμψασα φίλον κῆρ.
ὤχθησαν δ' ἀνὰ δῶμα Διὸς θεοὶ οὐρανίωνες,
τοῖσιν δ' ἥφαιστος κλυτοτέχνης ἦρχ' ἀγορεύειν,
μητρὶ φίλῃ ἐπίηρα φέρων λευκωλένῳ ἥρῃ.
ἦ δὴ λοίγια ἔργα τάδ' ἔσσεται, οὐδ' ἔτ' ἀνεκτά.
εἰ δὴ σφὼ ἕνεκα θνητῶν ἐριδαίνετον ὧδε,
ἐν δὲ θεοῖσι κολῳὸν ἐλαύνετον, οὐδέ τι δαιτὸς
ἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ.
μητρὶ δ' ἐγὼ παράφημι καὶ αὐτῇ περ νοεούσῃ·
πατρὶ φίλῳ ἐπίηρα φέρειν Διὶ, ὄφρα μὴ αὖτε
νεικείῃσι πατήρ. σὺν δ' ἡμῖν δαῖτα ταράξῃ.
εἴπερ γάρ κ' ἐθέλῃσιν ὀλύμπιος ἀστεροπητὴς
ἐξ ἑδέων στυφελίξαι· ὁ γὰρ πολὺ φέρτατός ἐστιν.
ἀλλὰ σὺ τόνγ' ἐπέεσσι καθάπτεσθαι μαλακοῖσι,
αὐτίκ' ἔπειθ' ἵλαος ὀλύμπιος ἔσσεται ἡμῖν.
Ὣς ἄρ' ἔφη. καὶ ἀναΐξας, δέπας ἀμφικύπελλον
μητρὶ φίλῃ ἐν χερσὶ τίθει, καί μιν προσέειπε.
τέτλαθι μῆτερ ἐμὴ, καὶ ἀνάσχεο κηδομένη περ,
μή σε φίλην περ ἐοῦσαν, ἐν ὀφθαλμοῖσιν ἴδωμαι
θεινομένην. τότε δ' οὔ τι δυνήσομαι ἀχνύμενός περ,
„ χραισμεῖν. ἀργαλέος γὰρ ὀλύμπιος ἀντιφέρεσθαι.
ἤδη γάρ με καὶ ἄλλοτ' ἀλεξέμεναι μεμαῶτα,
ῥῖψε ποδὸς τεταγὼν ἀπὸ βηλοῦ θεσπεσίοιο.
πᾶν δ' ἦμαρ φερόμην, ἅμα δ' ἠελίῳ καταδύντι,
κάππεσον ἐν λήμνῳ. ὀλίγος δ' ἔτι θυμὸς ἐνῆεν.

ἐξ ἑδέων σφοῦ πατρὸς ἐναντίον· οὐδέ τις ἔτλη
μεῖναι ἐπερχόμενον, ἀλλ' ἀντίοι ἔσταν ἅπαντες.
ὣς ὁ μὲν, ἔνθα καθέζετ' ἐπὶ θρόνου, οὐδέ μιν Ἥρη
ἠγνοίησεν· ἰδοῦσ' ὅτι οἱ συμφράσσατο βουλὰς
ἀργυρόπεζα Θέτις, θυγάτηρ ἁλίοιο γέροντος.
αὐτίκα κερτομίοισι Δία Κρονίωνα προσηύδα.
Τίς δ' αὖ τοι δολομῆτα θεῶν συμφράσσατο βουλάς;
αἰεί τοι φίλον ἐστὶν ἐμεῦ ἀπὸ νόσφιν ἐόντα,
κρυπτάδια φρονέοντα δικαζέμεν· οὐδέ τι πώ μοι
πρόφρων τέτληκας εἰπεῖν ἔπος ὅ,ττι νοήσῃς.
Τὸν δ' ἠμείβετ' ἔπειτα πατὴρ ἀνδρῶν τε, θεῶν τε.
Ἥρη, μὴ δὴ πάντας ἐμοὺς ἐπιέλπεο μύθους
εἰδήσειν. χαλεποί τοι ἔσοντ' ἀλόχῳ περ ἐούσῃ,
ἀλλ' ὃν μέν κ' ἐπιεικὲς ἀκουέμεν, οὔτις ἔπειτα
οὔτε θεῶν πρότερος τόνγ' εἴσεται, οὔτ' ἀνθρώπων.
ὃν δ' ἂν ἐγὼν ἀπάνευθε θεῶν ἐθέλοιμι νοῆσαι,
μή τι σὺ ταῦτα ἕκαστα διείρεο, μηδὲ μετάλλα.
Τὸν δ' ἠμείβετ' ἔπειτα βοῶπις πότνια Ἥρη.
αἰνότατε Κρονίδη, ποῖον τὸν μῦθον ἔειπες;
καὶ λίην σε πάρος γ' οὔτ' εἴρομαι, οὔτε μεταλλῶ.
ἀλλὰ μάλ' εὔκηλος, τὰ φράζεαι, ἅσσ' ἐθέλῃσθα.
νῦν δ' αἰνῶς δείδοικα κατὰ φρένα μή σε παρείπῃ
ἀργυρόπεζα Θέτις, θυγάτηρ ἁλίοιο γέροντος.
ἠερίη γὰρ σοί γε παρέζετο, καὶ λάβε γούνων.
τῇ σ' ὀΐω κατανεῦσαι ἐτήτυμον, ὡς Ἀχιλῆα
τιμήσῃς· ὀλέσῃς δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν.
Τὴν δ' ἀπαμειβόμενος, προσέφη νεφεληγερέτα Ζεύς.
δαιμονίη· αἰεὶ μὲν ὀΐεαι. οὐδέ σε λήθω.
πρῆξαι δ' ἔμπης οὔτι δυνήσεαι, ἀλλ' ἀπὸ θυμοῦ
μᾶλλον ἐμοὶ ἔσεαι. τὸ δέ τοι καὶ ῥίγιον ἔσται.

ἢ ἔπει, ἢ ἔργῳ, τόδε μοι κρήηνον ἐέλδωρ·
τίμησόν μοι υἱόν, ὃς ὠκυμορώτατος ἄλλων
ἔπλετ'. ἀτάρ μιν νῦν γε ἄναξ ἀνδρῶν Ἀγαμέμνων
ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας.
ἀλλὰ σύ πέρ μιν τῖσον Ὀλύμπιε μητίετα Ζεῦ·
τόφρα δ' ἐπὶ Τρώεσσι τίθει κράτος, ὄφρ' ἂν Ἀχαιοὶ,
υἱὸν ἐμὸν τίσωσιν, ὀφέλλωσίν τε ἑ τιμῇ.
Ὣς φάτο· τὴν δ' οὔτι προσέφη νεφεληγερέτα Ζεύς.
ἀλλ' ἀκέων δὴν ἧστο· Θέτις δ' ὡς ἥψατο γούνων,
ὣς ἔχετ' ἐμπεφυυῖα· καὶ εἴρετο δεύτερον αὖθις·
νημερτὲς μὲν δή μοι ὑπόσχεο, καὶ κατάνευσον,
ἢ ἀπόειπ', ἐπεὶ οὔτοι ἔπι δέος, ὄφρ' ἐῢ εἰδῶ,
ὅσσον ἐγὼ μετὰ πᾶσιν ἀτιμοτάτη θεός εἰμι.
Τὴν δὲ μέγ' ὀχθήσας, προσέφη νεφεληγερέτα Ζεύς·
ἦ δὴ λοίγια ἔργ', ὅτ' ἐμ' ἐχθοδοπῆσαι ἐφήσεις
Ἥρῃ, ὅταν μ' ἐρέθῃσιν ὀνειδείοις ἐπέεσσιν·
ἡ δὲ, καὶ αὔτως μ' αἰεὶ ἐν ἀθανάτοισι θεοῖσι
νεικεῖ· καί τέ με φησὶ μάχῃ Τρώεσσιν ἀρήγειν.
ἀλλά σὺ μὲν νῦν αὖθις ἀπόστιχε, μή τι νοήσῃ
Ἥρη· ἐμοὶ δέ κε ταῦτα μελήσεται ὄφρα τελέσσω·
εἰ δ' ἄγε τοι κεφαλῇ κατανεύσομαι, ὄφρα πεποίθῃς·
τοῦτο γὰρ ἐξ ἐμέθεν γε μετ' ἀθανάτοισι μέγιστον
„ τέκμωρ, οὐ γὰρ ἐμὸν παλινάγρετον, οὐδ' ἀπατηλὸν
„ οὐδ' ἀτελεύτητόν γ' ὅ,τι κεν κεφαλῇ κατανεύσω.
„ ἦ, καὶ κυανέῃσιν ἐπ' ὀφρύσι νεῦσε Κρονίων·
ἀμβρόσιαι δ' ἄρα χαῖται ἐπεῤῥώσαντο ἄνακτος,
κρατὸς ἀπ' ἀθανάτοιο· μέγαν δ' ἐλέλιξεν Ὄλυμπον.
τώ γ' ὣς βουλεύσαντε, διέτμαγεν· ἡ μὲν, ἔπειτα
εἰς ἅλα ἆλτο βαθεῖαν ἀπ' αἰγλήεντος Ὀλύμπου.
Ζεὺς δὲ ἑὸν πρὸς δῶμα· θεοὶ δ' ἅμα πάντες ἀνέσταν

μέλποντες ἑκάεργον· ὁ δὲ, φρένα τέρπετ' ἀκούων.
ἦμος δ' ἠέλιος κατέδυ, καὶ ἐπὶ κνέφας ἦλθε,
δὴ τότε κοιμήσαντο παρὰ πρυμνήσια νηός.
ἦμος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος ἠώς,
καὶ τότ' ἔπειτ' ἀνάγοντο μετὰ στρατὸν εὐρὺν ἀχαιῶν.
τοῖσιν δ' ἴκμενον οὖρον ἵει ἑκάεργος ἀπόλλων.
οἱ δ' ἱστὸν στήσαντ', ἀνά θ' ἱστία λευκὰ πέτασσαν.
ἐν δ' ἄνεμος πρῆσεν μέσον ἱστίον· ἀμφὶ δὲ κῦμα
στείρῃ πορφύρεον μεγάλ' ἴαχε νηὸς ἰούσης.
ἡ δ' ἔθεεν κατὰ κῦμα, διαπρήσσουσα κέλευθα.
αὐτὰρ ἐπεί ῥ' ἵκοντο κατὰ στρατὸν εὐρὺν ἀχαιῶν,
νῆα μὲν οἵγε μέλαιναν ἐπ' ἠπείροιο ἔρυσσαν.
ὑψοῦ ἐπὶ ψαμάθου· ὑπὸ δ' ἕρματα μακρὰ τάνυσσαν.
αὐτοὶ δ' ἐσκίδναντο κατὰ κλισίας τε νέας τε.
Αὐτὰρ ὁ, μήνιε νηυσὶ παρήμενος ὠκυπόροισι,
διογενὴς, Πηλέος υἱὸς πόδας ὠκὺς ἀχιλλεύς.
οὔτε ποτ' εἰς ἀγορὴν πωλέσκετο κυδιάνειραν,
οὔτε ποτ' ἐς πόλεμον, ἀλλὰ φθινύθεσκε φίλον κῆρ,
αὖθι μένων· ποθέεσκε δ' ἀϋτήν τε, πτόλεμόν τε.
ἀλλ' ὅτε δή ῥ' ἐκ τοῖο δυωδεκάτη γένετ' ἠώς,
καὶ τότε δὴ πρὸς ὄλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντες,
πάντες ἅμα· ζεὺς δ' ἦρχε· θέτις δ' οὐ λήθετ' ἐφετμέων
παιδὸς ἑοῦ, ἀλλ' ἥγ' ἀνεδύσατο κῦμα θαλάσσης.
ἠερίη δ' ἀνέβη μέγαν οὐρανὸν, οὔλυμπόν τε.
εὗρεν δ' εὐρύοπα κρονίδην, ἄτερ ἥμενον ἄλλων,
ἀκροτάτῃ κορυφῇ πολυδειράδος οὐλύμποιο.
καὶ ῥα πάροιθ' αὐτοῖο καθέζετο, καὶ λάβε γούνων
σκαιῇ· δεξιτερῇ δ' ἄρ' ὑπ' ἀνθερεῶνος ἑλοῦσα,
λισσομένη προσέειπε Δία κρονίωνα ἄνακτα.
Ζεῦ πάτερ, εἴποτε δή σε μετ' ἀθανάτοισιν ὄνησα

ῥέξαι ὑπὲρ δαναῶν, ὄφρ' ἱλασώμεθ' ἄνακτα,
ὃς νῦν ἀργείοισι πολύστονα κήδε' ἐφῆκεν.
Ὣς εἰπὼν· ἐν χερσὶ τίθει· ὁ δ' ἐδέξατο χαίρων,
παῖδα φίλην· τοὶ δ' ὦκα θεῷ κλειτὴν ἑκατόμβην,
ἑξείης ἔστησαν ἐΰδμητον περὶ βωμόν.
χερνίψαντο δ' ἔπειτα, καὶ οὐλοχύτας ἀνέλοντο.
τοῖσιν δὲ Χρύσης· μεγάλ' εὔχετο χεῖρας ἀνασχών.
Κλῦθί μευ ἀργυρότοξ', ὃς χρύσην ἀμφιβέβηκας,
κίλλαν τε ζαθέην, τενέδοιό τε ἶφι ἀνάσσεις.
ἤδη μέν ποτ' ἐμεῦ πάρος ἔκλυες εὐξαμένοιο.
τίμησας μὲν ἐμέ· μέγα δ' ἴψαο λαὸν ἀχαιῶν.
ἠδ' ἔτι καὶ νῦν μοι τόδ' ἐπικρήηνον ἐέλδωρ.
ἤδη νῦν δαναοῖσιν ἀεικέα λοιγὸν ἄμυνον.
Ὣς ἔφατ' εὐχόμενος· τοῦ δ' ἔκλυε φοῖβος ἀπόλλων.
αὐτὰρ ἐπεί ῥ' εὔξαντο, καὶ οὐλοχύτας προβάλοντο,
αὐέρυσαν μὲν πρῶτα, καὶ ἔσφαξαν, καὶ ἔδειραν,
μηρούς τ' ἐξέταμον, κατά τε κνίσῃ ἐκάλυψαν,
δίπτυχα ποιήσαντες, ἐπ' αὐτῶν δ' ὠμοθέτησαν,
καῖε δ' ἐπὶ σχίζῃς ὁ γέρων· ἐπὶ δ' αἴθοπα οἶνον
λεῖβε· νέοι δὲ παρ' αὐτὸν ἔχοι πεμπώβολα χερσίν.
αὐτὰρ ἐπεὶ κατὰ μῆρ' ἐκάη, καὶ σπλάγχν' ἐπάσαντο.
μίστυλλόν τ' ἄρα τ' ἄλλα, καὶ ἀμφ' ὀβελοῖσιν ἔπειραν.
ὤπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.
αὐτὰρ ἐπεὶ παύσαντο πόνου, τετύκοντό τε δαῖτα
δαίνυντ' οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.
αὐτὰρ ἐπεὶ πόσιος, καὶ ἐδητύος ἐξ ἔρον ἕντο
κοῦροι μὲν, κρητῆρας ἐπεστέψαντο ποτοῖο.
νώμησαν δ' ἄρα πᾶσιν, ἐπαρξάμενοι δεπάεσσιν.
οἱ δὲ, πανημέριοι μολπῇ θεὸν ἱλάσκοντο
καλὸν ἀείδοντες· παιήονα κοῦροι ἀχαιῶν.

ὤ μοι τέκνον ἐμόν· τί νύ σ' ἔτρεφον αἰνὰ τεκοῦσα,
αἴθ' ὄφελες παρὰ νηυσὶν ἀδάκρυτος, καὶ ἀπήμων
ἧσθαι· ἐπεὶ νύ τοι αἶσα μίνυνθά περ, οὔτι μάλα δήν.
νῦν δ' ἅμα τ' ὠκύμορος, καὶ ὀϊζυρὸς περὶ πάντων
ἔπλεο. τῷ σε κακῇ αἴσῃ τέκον ἐν μεγάροισιν.
τοῦτο δέ τοι ἐρέουσα ἔπος Διὶ τερπικεραύνῳ
εἶμ' αὐτὴ πρὸς ὄλυμπον ἀγάννιφον, αἴ κε πίθηται.
ἀλλὰ σὺ μὲν νῦν νηυσὶ παρήμενος ὠκυπόροισιν,
μήνι' ἀχαιοῖσιν· πολέμου δ' ἀποπαύεο πάμπαν.
Ζεὺς γὰρ ἐπ' ὠκεανὸν μετ' ἀμύμονας αἰθιοπῆας.
χθιζὸς ἔβη μετὰ δαῖτα· θεοὶ δ' ἅμα πάντες ἕποντο.
δωδεκάτῃ δέ τοι αὖθις ἐλεύσεται οὔλυμπόνδε.
καὶ τότ' ἔπειτά τοι εἶμι Διὸς ποτὶ χαλκοβατὲς δῶ
καί μιν γουνάσομαι· καί μιν πείσεσθαι ὀΐω.
Ὣς ἄρα φωνήσασ', ἀπεβήσατο· τὸν δ' ἔλιπ' αὐτοῦ,
χωόμενον κατὰ θυμὸν ἐϋζώνοιο γυναικός.
τήν ῥα βίῃ ἀέκοντος ἀπηύρων. αὐτὰρ ὀδυσσεύς,
ἐς χρύσην ἵκανεν ἄγων ἱερὴν ἑκατόμβην.
οἳ δ' ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντο,
ἱστία μὲν στείλαντο, θέσαν δ' ἐν νηῒ μελαίνῃ.
ἱστὸν δ' ἱστοδόκῃ πέλασαν προτόνοισιν ὑφέντες,
καρπαλίμως· τὴν δ' εἰς ὅρμον προέρυσαν ἐρετμοῖς.
ἐκ δ' εὐνὰς ἔβαλον· κατὰ δὲ πρυμνήσι' ἔδησαν.
ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης.
ἐκ δ' ἑκατόμβην βῆσαν ἑκηβόλῳ ἀπόλλωνι.
ἐκ δὲ χρυσηῒς νηὸς βῆ ποντοπόροιο.
τὴν μὲν, ἔπειτ' ἐπὶ βωμὸν ἄγων πολύμητις ὀδυσσεύς,
πατρὶ φίλῳ ἐν χερσὶ τίθει· καί μιν προσέειπεν,
Ὦ χρύση, πρό μ' ἔπεμψεν ἄναξ ἀνδρῶν ἀγαμέμνων,
παῖδά τε σοὶ ἀγέμεν, φοίβῳ θ' ἱερὴν ἑκατόμβην

πάντῃ ἀνὰ στρατὸν εὐρὺν ἀχαιῶν. ἄμμι δὲ μάντις
εὖ εἰδὼς ἀγόρευε θεοπροπίας ἑκάτοιο.
αὐτίκ' ἐγὼ πρῶτος κελόμην θεὸν ἱλάσκεσθαι.
ἀτρείωνα δ' ἔπειτα χόλος λάβεν· αἶψα δ' ἀναστὰς,
ἠπείλησεν μῦθον, ὃ δὴ τετελεσμένος ἐστί.
τὴν μὲν γὰρ σὺν νηῒ θοῇ ἑλίκωπες ἀχαιοὶ
ἐς χρύσην πέμπουσιν, ἄγουσι δὲ δῶρα ἄνακτι.
τὴν δὲ, νέον κλισίηθεν ἔβαν κήρυκες ἄγοντες
κούρην Βρισῆος, τήν μοι δόσαν υἷες ἀχαιῶν.
ἀλλὰ σὺ εἰ δύνασαί γε, περίσχεο παιδὸς ἑῆος
ἐλθοῦσ' οὔλυμπόνδε, Δία λίσαι, εἴποτε δή τι
ἢ ἔπει ὤνησας κραδίην Διὸς, ἠὲ καὶ ἔργῳ.
πολλάκι γάρ σεο πατρὸς ἐνὶ μεγάροισιν ἄκουσα
εὐχομένης· ὅτ' ἔφησθα κελαινεφεῖ κρονίωνι
οἴη ἐν ἀθανάτοισιν ἀεικέα λοιγὸν ἀμῦναι,
ὁππότε μιν ξυνδῆσαι ὀλύμπιοι ἤθελον ἄλλοι,
ἥρη τ', ἠδὲ Ποσειδάων, καὶ παλλὰς ἀθήνη.
ἀλλὰ σὺ τόνγ' ἐλθοῦσα θεὰ, ὑπελύσαο δεσμῶν,
ὦχ' ἑκατόγχειρον καλέσασ' ἐς μακρὸν ὄλυμπον,
ὃν Βριάρεων καλέουσι θεοί· ἄνδρες δέ τε πάντες
Αἰγαίων· ὁ γὰρ αὖτε βίῃ οὗ πατρὸς ἀμείνων.
ὅς ῥα παρὰ κρονίωνι καθέζετο κύδεϊ γαίων·
τὸν, καὶ ὑπέδδεισαν μάκαρες θεοὶ, οὐδ' ἔτ' ἔδησαν.
τῶν νῦν μιν μνήσασα, παρέζεο, καὶ λάβε γούνων,
αἴκεν πως ἐθέλησιν ἐπὶ τρώεσσιν ἀρῆξαι.
τοὺς δὲ, κατὰ πρύμνας τε, καὶ ἀμφ' ἅλα ἔλσαι ἀχαιοὺς
κτεινομένους· ἵνα πάντες ἐπαύρωνται βασιλῆος,
γνῷ δὲ καὶ ἀτρείδης εὐρυκρείων ἀγαμέμνων
ἣν ἄτην· ὅ τ' ἄριστον ἀχαιῶν οὐδὲν ἔτισεν,
Τὸν δ' ἠμείβετ' ἔπειτα θέτις κατὰ δάκρυ χέουσα,

Ζεὺς ὑψιβρεμέτης. νῦν δ' οὐδέ με τυτθὸν ἔτισεν.
ἦ γάρ μ' ἀτρείδης εὐρυκρείων ἀγαμέμνων
ἠτίμησεν. ἑλὼν γὰρ ἔχει γέρας, αὐτὸς ἀπούρας.
Ὣς φάτο δακρυχέων. τοῦ δ' ἔκλυε πότνια μήτηρ
ἡμένη ἐν βένθεσιν ἁλὸς παρὰ πατρὶ γέροντι.
καρπαλίμως δ' ἀνέδυ πολιῆς ἁλὸς, ἠΰτ' ὀμίχλη,
καί ῥα πάροιθ' αὐτοῖο καθέζετο δακρυχέοντος.
χειρί τέ μιν κατέρεξεν, ἔπος τ' ἔφατ', ἔκ τ' ὀνόμαζε.
,, Τέκνον, τί κλαίεις, τί δέ σε φρένας ἵκετο πένθος;
,, ἐξαύδα, μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἄμφω.
Τὴν δὲ βαρυστενάχων προσέφη πόδας ὠκὺς ἀχιλλεύς.
οἶσθα. τί ἤ τοι ταῦτ' εἰδυίῃ πάντ' ἀγορεύω;
ᾠχόμεθ' ἐς θήβην ἱερὴν πόλιν ἠετίωνος.
τὴν δὲ διεπράθομέν τε, καὶ ἤγομεν ἐνθάδε πάντα.
καὶ τὰ μὲν, εὖ δάσσαντο μετὰ σφίσιν υἷες ἀχαιῶν.
ἐκ δ' ἕλον ἀτρείδῃ χρυσηΐδα καλλιπάρῃον.
Χρύσης δ' αὖθ' ἱερεὺς ἑκατηβόλου ἀπόλλωνος,
ἦλθε θοὰς ἐπὶ νῆας ἀχαιῶν χαλκοχιτώνων,
λυσόμενός τε θύγατρα, φέρων τ' ἀπερείσι' ἄποινα.
στέμματ' ἔχων ἐν χερσὶν ἑκηβόλου ἀπόλλωνος
χρυσέῳ ἀνὰ σκήπτρῳ, καὶ ἐλίσσετο πάντας ἀχαιούς.
ἀτρείδα δὲ μάλιστα δύω κοσμήτορε λαῶν.
ἔνθ' ἄλλοι μὲν πάντες ἐπευφήμησαν ἀχαιοὶ,
αἰδεῖσθαί θ' ἱερῆα, καὶ ἀγλαὰ δέχθαι ἄποινα.
ἀλλ' οὐκ ἀτρείδῃ ἀγαμέμνονι ἥνδανε θυμῷ,
ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δ' ἐπὶ μῦθον ἔτελλε.
χωόμενος δ' ὁ γέρων, πάλιν ᾤχετο. τοῖο δ' ἀπόλλων
εὐξαμένου ἤκουσεν, ἐπεὶ μάλα οἱ φίλος ἦεν.
ἧκε δ' ἐπ' ἀργείοισι κακὸν βέλος. οἱ δέ νυ λαοὶ,
θνῆσκον ἐπασσύτεροι. τὰ δ' ἐπῴχετο κῆλα θεοῖο

εἰ δέ κε μὴ δώησιν, ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι
ἐλθὼν σὺν πλεόνεσσι, τό οἱ καὶ ῥίγιον ἔσται.
Ὣς εἰπὼν προΐει, κρατερὸν δ' ἐπὶ μῦθον ἔτελλε.
τὼ δ' ἀέκοντε βάτην παρὰ θῖν' ἁλὸς ἀτρυγέτοιο.
μυρμιδόνων δ' ἐπί τε κλισίας καὶ νῆας ἱκέσθην.
τὸν δ' εὗρον παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ
ἥμενον, οὐδ' ἄρα τώ γε ἰδὼν γήθησεν ἀχιλλεύς.
τὼ μὲν ταρβήσαντε, καὶ αἰδομένω βασιλῆα,
στήτην, οὐδέ τι μιν προσεφώνεον, οὐδ' ἐρέοντο.
αὐτὰρ ὁ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε.
Χαίρετε κήρυκες Διὸς ἄγγελοι, ἠδὲ καὶ ἀνδρῶν.
ἆσσον ἴτ', οὔ τι μοι ὔμμες ἐπαίτιοι, ἀλλ' ἀγαμέμνων.
ὃς σφῶϊ προΐει βρισηΐδος εἵνεκα κούρης.
ἀλλ' ἄγε διογενὲς Πατρόκλεις ἔξαγε κούρην,
καί σφωῒν δὸς ἄγειν, τὼ δ' αὐτὼ μάρτυροι ἔστων
πρός τε θεῶν μακάρων, πρός τε θνητῶν ἀνθρώπων,
καὶ πρὸς τοῦ βασιλῆος ἀπηνέος, εἴποτε δ' αὖτε
χρειὼ ἐμεῖο γένηται ἀεικέα λοιγὸν ἀμῦναι
τοῖς ἄλλοις, ἦ γὰρ ὅγ' ὀλοιῇσι φρεσὶ θύει,
οὐδέ τι οἶδε νοῆσαι ἅμα πρόσσω καὶ ὀπίσσω,
ὅππως οἱ παρὰ νηυσὶ σόοι μαχέοιντο ἀχαιοί.
Ὣς φάτο. Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθ' ἑταίρῳ.
ἐκ δ' ἄγαγε κλισίης βρισηΐδα καλλιπάρῃον,
δῶκε δ' ἄγειν, τὼ δ' αὖτις ἴτην παρὰ νῆας ἀχαιῶν.
ἣ δ' ἀέκουσ' ἅμα τοῖσι γυνὴ κίεν. αὐτὰρ ἀχιλλεὺς
δακρύσας ἑτάρων, ἄφαρ ἕζετο νόσφι λιασθεὶς,
θῖν' ἔφ' ἁλὸς πολιῆς, ὁρόων ἐπὶ οἴνοπα πόντον,
πολλὰ δὲ μητρὶ φίλῃ ἠρήσατο χεῖρας ὀρεγνύς.
μῆτερ, ἐπεί μ' ἔτεκές γε μινυνθάδιόν περ ἐόντα,
τιμήν πέρ μοι ὄφελλεν ὀλύμπιος ἐγγυαλίξαι

Ζεὺς

εἰ δὴ σοὶ πᾶν ἔργον ὑπείξομαι ὅττι κεν εἴπῃς.
ἄλλοισιν δὴ ταῦτ' ἐπιτέλλεο, μὴ γὰρ ἔμοιγε
σήμαιν'. οὐ γὰρ ἔγωγ' ἔτι σοι πείσεσθαι ὀΐω.
ἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ φρεσὶ βάλλεο σῇσι.
χερσὶ μὲν οὔτι ἔγωγε μαχήσομαι εἵνεκα κούρης
οὔτε σοὶ οὔτε τῳ ἄλλῳ, ἐπεί μ' ἀφέλεσθέ γε δόντες.
τῶν δ' ἄλλων ἅ μοί ἐστι θοῇ παρὰ νηῒ μελαίνῃ,
τῶν οὐκ ἄν τι φέροις ἀνελὼν ἀέκοντος ἐμεῖο.
εἰ δ' ἄγε μὴν πείρησαι ἵνα γνώωσι καὶ οἵδε.
αἶψά τοι αἷμα κελαινὸν ἐρωήσει περὶ δουρί.
Ὣς τώ γ' ἀντιβίοισι μαχεσσαμένω ἐπέεσσιν.
ἀνστήτην, λῦσαν δ' ἀγορὴν παρὰ νηυσὶν Ἀχαιῶν.
Πηλείδης μὲν ἐπὶ κλισίας καὶ νῆας ἐΐσας
ἤϊε σύν τε Μενοιτιάδῃ, καὶ οἷς ἑτάροισιν.
Ἀτρείδης δ' ἄρα νῆα θοὴν ἅλαδε προέρυσσεν.
ἐν δ' ἐρέτας ἔκρινεν ἐείκοσιν, ἐς δ' ἑκατόμβην
βῆσε θεῷ, ἀνὰ δὲ Χρυσηΐδα καλλιπάρῃον
εἷσεν ἄγων, ἐν δ' ἀρχὸς ἔβη πολύμητις Ὀδυσσεύς.
οἱ μὲν ἔπειτ' ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα.
λαοὺς δ' Ἀτρείδης ἀπολυμαίνεσθαι ἄνωγεν.
οἱ δ' ἀπελυμαίνοντο καὶ εἰς ἅλα λύματ' ἔβαλλον.
ἔρδον δ' Ἀπόλλωνι τεληέσσας ἑκατόμβας
ταύρων ἠδ' αἰγῶν παρὰ θῖν' ἁλὸς ἀτρυγέτοιο.
κνίση δ' οὐρανὸν ἷκεν ἑλισσομένη περὶ καπνῷ.
ὣς οἱ μὲν τὰ πένοντο κατὰ στρατόν· οὐδ' Ἀγαμέμνων
λῆγ' ἔριδος τὴν πρῶτον ἐπηπείλησ' Ἀχιλῆϊ.
ἀλλ' ὅγε Ταλθύβιόν τε καὶ Εὐρυβάτην προσέειπε.
τώ οἱ ἔσαν κήρυκε καὶ ὀτρηρὼ θεράποντε.
ἔρχεσθον κλισίην Πηληϊάδεω Ἀχιλῆος.
χειρὸς ἑλόντ' ἀγέμεν Βρισηΐδα καλλιπάρῃον.

Καινέα τ' ἐξάδιόν τε καὶ ἀντίθεον Πολύφημον,
Θησέα τ' αἰγείδην ἐπιείκελον ἀθανάτοισι.
κάρτιστοι δὴ κεῖνοι ἐπιχθονίων τράφεν ἀνδρῶν.
κάρτιστοι μὲν ἔσαν καὶ καρτίστοις ἐμάχοντο,
θηρσὶν ὀρεσκῴοισι, καὶ ἐκπάγλως ἀπόλεσσαν.
καὶ μὲν τοῖσιν ἐγὼ μεθομίλεον ἐκ πύλου ἐλθὼν
τηλόθεν ἐξ ἀπίης γαίης· καλέσαντο γὰρ αὐτοί.
καὶ μαχόμην κατ' ἐμαυτὸν ἐγώ· κείνοισι δ' ἂν οὔτις
τῶν οἳ νῦν βροτοί εἰσιν ἐπιχθόνιοι μαχέοιτο.
καὶ μέν μευ βουλέων ξύνιον πείθοντό τε μύθῳ.
ἀλλὰ πίθεσθε καὶ ὔμμες, ἐπεὶ πείθεσθαι ἄμεινον.
μήτε σὺ τόνδ' ἀγαθός περ ἐὼν ἀποαίρεο κούρην,
ἀλλ' ἔα ὥς οἱ πρῶτα δόσαν γέρας υἷες ἀχαιῶν·
μήτε σὺ πηλείδη ἔθελ' ἐριζέμεναι βασιλῆϊ
ἀντιβίην, ἐπεὶ οὔποθ' ὁμοίης ἔμμορε τιμῆς
σκηπτοῦχος βασιλεύς, ᾧ τε ζεὺς κῦδος ἔδωκεν.
εἰ δὲ σὺ καρτερός ἐσσι, θεὰ δέ σε γείνατο μήτηρ,
ἀλλ' ὅγε φέρτερός ἐστιν ἐπεὶ πλεόνεσσιν ἀνάσσει.
ἀτρείδη σὺ δὲ παῦε τεὸν μένος, αὐτὰρ ἔγωγε,
λίσσομ' ἀχιλλῆϊ μεθέμεν χόλον, ὃς μέγα πᾶσιν
ἕρκος ἀχαιοῖσι πέλεται πολέμοιο κακοῖο.
Τὸν δ' ἀπαμειβόμενος προσέφη κρείων ἀγαμέμνων·
ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες.
ἀλλ' ὅδ' ἀνὴρ ἐθέλει περὶ πάντων ἔμμεναι ἄλλων.
πάντων μὲν κρατέειν ἐθέλει, πάντεσσι δ' ἀνάσσειν,
πᾶσι δὲ σημαίνειν, ἅ τιν' οὐ πείσεσθαι ὀΐω.
εἰ δέ μιν αἰχμητὴν ἔθεσαν θεοὶ αἰὲν ἐόντες,
τοὔνεκά οἱ προθέουσιν ὀνείδεα μυθήσασθαι.
Τὸν δ' ἄρ' ὑποβλήδην ἠμείβετο δῖος ἀχιλλεύς·
ἦ γάρ κεν δειλός τε καὶ οὐτιδανὸς καλεοίμην,

ναὶ μὰ τόδε σκῆπτρον, τὸ μὲν οὔποτε φύλλα καὶ ὄζους
φύσει, ἐπειδὴ πρῶτα τομὴν ἐν ὄρεσι λέλοιπεν,
οὐδ' ἀναθηλήσει, περὶ γάρ ῥά ἑ χαλκὸς ἔλεψε
φύλλα τε καὶ φλοιόν, νῦν αὖτέ μιν υἷες ἀχαιῶν
ἐν παλάμῃς φορέουσι δικασπόλοι, οἵ τε θέμιστας
πρὸς Διὸς εἰρύαται, ὁ δέ τοι μέγας ἔσσεται ὅρκος.
ἦ ποτ' ἀχιλλῆος ποθὴ ἵξεται υἷας ἀχαιῶν
ξύμπαντας, τοῖς δ' οὔτι δυνήσεαι ἀχνύμενός περ
χραισμεῖν, εὖτ' ἂν πολλοὶ ὑφ' ἕκτορος ἀνδροφόνοιο
θνήσκοντες πίπτωσι, σὺ δ' ἔνδοθι θυμὸν ἀμύξεις
χωόμενος ὅτ' ἄριστον ἀχαιῶν οὐδὲν ἔτισας.
Ὣς φάτο πηλείδης, ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ
χρυσείοις ἥλοισι πεπαρμένον, ἕζετο δ' αὐτός.
ἀτρείδης δ' ἑτέρωθεν ἐμήνιε, τοῖσι δὲ Νέστωρ
ἡδυεπὴς ἀνόρουσε λιγὺς πυλίων ἀγορητής.
τοῦ καὶ ἀπὸ γλώσσης μέλιτος γλυκίων ῥέεν αὐδή.
τῷ δ' ἤδη δύο μὲν γενεαὶ μερόπων ἀνθρώπων
ἐφθίαθ' οἵ οἱ πρόσθεν ἅμα τράφεν ἠδ' ἐγένοντο
ἐν πύλῳ ἠγαθέῃ, μετὰ δὲ τριτάτοισιν ἄνασσεν.
ὅ σφιν ἐΰφρονέων ἀγορήσατο καὶ μετέειπεν.
ὦ πόποι, ἦ μέγα πένθος ἀχαιΐδα γαῖαν ἱκάνει.
ἦ κεν γηθήσαι πρίαμος πριάμοιό τε παῖδες
ἄλλοί τε τρῶες μέγα κεν κεχαροίατο θυμῷ.
εἰ σφῶϊν τάδε πάντα πυθοίατο μαρναμένοιιν,
οἳ περὶ μὲν βουλὴν δαναῶν, περὶ δ' ἐστὲ μάχεσθαι.
ἀλλὰ πίθεσθ'. ἄμφω δὲ νεωτέρω ἐστὸν ἐμεῖο.
ἤδη γάρ ποτ' ἐγὼ καὶ ἀρείοσιν ἠέπερ ὑμῖν
ἀνδράσιν ὡμίλησα, καὶ οὔποτέ μ' οἵγ' ἀθέριζον.
οὐ γάρ πω τοίους ἴδον ἀνέρας οὐδὲ ἴδωμαι,
οἷον Πειρίθοόν τε Δρύαντά τε ποιμένα λαῶν.

ἀλλ' ἔκ τοι ἐρέω, τὸ δὲ, καὶ τετελέσθαι ὀΐω·
ᾗς ὑπεροπλίῃσι τάχ' ἄν ποτε θυμὸν ὀλέσσῃ.
Τὸν δ' αὖτε προσέειπε θεὰ γλαυκῶπις ἀθήνη·
ἦλθον ἐγὼ παύσουσα τεὸν μένος, αἴ κε πίθηαι,
οὐρανόθεν, πρὸ δέ μ' ἧκε θεὰ λευκώλενος ἥρη.
ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε, κυδομένη τε. κηδ.
ἀλλ' ἄγε λῆγ' ἔριδος, μηδὲ ξίφος ἕλκεο χειρί·
ἀλλ' ἤτοι ἔπεσιν μὲν ὀνείδισον ὡς ἔσεταί περ·
ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
καί ποτέ τοι τρὶς τόσσα παρέσσεται ἀγλαὰ δῶρα
ὕβριος εἵνεκα τῆσδε· σὺ δ' ἴσχεο πείθεο δ' ἡμῖν.
Τὸν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς ἀχιλλεύς·
χρὴ μὲν σφωΐτερόν γε θεὰ ἔπος ἐρύσασθαι
καὶ μάλα περ θυμῷ κεχολωμένον, ὧς γὰρ ἄμεινον,
ὅς κε θεοῖς ἐπιπείθηται, μάλα τ' ἔκλυον αὐτοῦ.
ἦ, καὶ ἐπ' ἀργυρέῃ κώπῃ σχέθε χεῖρα βαρεῖαν·
ἂψ δ' ἐς κουλεὸν ὦσε μέγα ξίφος, οὐδ' ἀπίθησε
μύθῳ ἀθηναίης. ἡ δ' οὔλυμπον δὲ βεβήκει,
δώματ' ἐς αἰγιόχοιο διὸς μετὰ δαίμονας ἄλλους.
πηλείδης δ' ἐξαῦτις ἀταρτηροῖς ἐπέεσσιν
ἀτρείδην προσέειπε, καὶ οὔπω λῆγε χόλοιο.
οἰνοβαρὲς, κυνὸς ὄμματ' ἔχων κραδίην δ' ἐλάφοιο,
οὔτέ ποτ' ἐς πόλεμον ἅμα λαῷ θωρηχθῆναι
οὔτε λόχον δ' ἰέναι σὺν ἀριστήεσσιν ἀχαιῶν
τέτληκας θυμῷ, τὸ δέ τοι κὴρ εἴδεται εἶναι.
ἦ πολὺ λώϊόν ἐστι κατὰ στρατὸν εὐρὺν ἀχαιῶν
δῶρ' ἀποαιρεῖσθαι ὅς τις σέθεν ἀντίον εἴπῃ.
δημοβόρος βασιλεὺς ἐπεὶ οὐτιδανοῖσιν ἀνάσσεις·
ἦ γὰρ ἄν ἀτρείδη νῦν ὕστατα λωβήσαιο.
ἀλλ' ἔκ τοι ἐρέω, καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι

λίσσομαι εἵνεκ᾽ ἐμεῖο μένειν, παρ᾽ ἐμοί γε καὶ ἄλλοι,
οἵ κέ με τιμήσουσι, μάλιστα δὲ μητίετα ζεύς.
ἔχθιστος δέ μοί ἐσσι διοτρεφέων βασιλήων,
αἰεὶ γάρ τοι ἔρις τε φίλη, πόλεμοί τε μάχαι τε.
εἰ μάλα καρτερός ἐσσι, θεός που σοὶ τό γ᾽ ἔδωκεν.
οἴκαδ᾽ ἰὼν σὺν νηυσί τε σῇς, καὶ σοῖς ἑτάροισι,
μυρμιδόνεσσιν ἄνασσε, σέθεν δ᾽ ἐγὼ οὐκ ἀλεγίζω
οὐδ᾽ ὄθομαι κοτέοντος, ἀπειλήσω δέ τοι ὧδε.
ὡς ἔμ᾽ ἀφαιρεῖται χρυσηΐδα φοῖβος ἀπόλλων,
τὴν μὲν ἐγὼ σὺν νηΐ τ᾽ ἐμῇ, καὶ ἐμοῖς ἑτάροισι
πέμψω. ἐγὼ δέ κ᾽ ἄγω βρισηΐδα καλλιπάρῃον
αὐτὸς ἰὼν κλισίηνδε τὸ σὸν γέρας ὄφρ᾽ εὖ εἰδῇς
ὅσσον φέρτερός εἰμι σέθεν, στυγέῃ δὲ καὶ ἄλλος
ἶσον ἐμοὶ φάσθαι, καὶ ὁμοιωθήμεναι ἄντην.
ὣς φάτο, πηλείωνι δ᾽ ἄχος γένετ᾽, ἐν δέ οἱ ἦτορ
στήθεσσιν λασίοισι διάνδιχα μερμήριξεν.
ἢ ὅγε φάσγανον ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ,
τοὺς μὲν ἀναστήσειεν, ὁ δ᾽ ἀτρεΐδην ἐναρίζοι,
ἦε χόλον παύσειεν, ἐρητύσειέ τε θυμόν,
ἕως ὁ ταῦθ᾽ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
ἕλκετο δ᾽ ἐκ κολεοῖο μέγα ξίφος, ἦλθε δ᾽ ἀθήνη
οὐρανόθεν, πρὸ γὰρ ἧκε θεὰ λευκώλενος ἥρη,
ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε.
στῆ δ᾽ ὄπιθεν, ξανθῆς δὲ κόμης ἕλε πηλείωνα,
οἴῳ φαινομένη, τῶν δ᾽ ἄλλων οὔτις ὁρᾶτο.
θάμβησεν δ᾽ ἀχιλεύς, μετὰ δ᾽ ἐτράπετ᾽, αὐτίκα δ᾽ ἔγνω
παλλάδ᾽ ἀθηναίην, δεινὼ δέ οἱ ὄσσε φάανθεν
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα.
τίπτ᾽ αὖτ᾽ αἰγιόχοιο διὸς τέκος εἰλήλουθας;
ἦ ἵνα ὕβριν ἴδῃ ἀγαμέμνονος ἀτρεΐδαο

ἔθωμεν, εἷς δέ τις ἀρχὸς ἀνὴρ βουληφόρος ἔστω·
ἢ Αἴας, ἢ ἰδομενεύς, ἢ δῖος ὀδυσσεύς·
ἠὲ σὺ πηλείδη πάντων ἐκπαγλότατ' ἀνδρῶν
ὄφρ' ἡμῖν ἑκάεργον ἱλάσσεαι ἱερὰ ῥέξας.
Τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς ἀχιλλεύς·
ὤ μοι ἀναιδείην ἐπιειμένε, κερδαλεόφρον,
πῶς τίς τοι πρόφρων ἔπεσιν πείθηται ἀχαιῶν
ἢ ὁδὸν ἐλθέμεναι, ἢ ἀνδράσιν ἶφι μάχεσθαι;
οὐ γὰρ ἐγὼ τρώων ἕνεκ' ἤλυθον αἰχμητάων
δεῦρο μαχησόμενος, ἐπεὶ οὔτι μοι αἴτιοί εἰσιν·
οὐ γάρ πώποτ' ἐμὰς βοῦς ἤλασαν, οὐδὲ μὲν ἵππους·
οὐδέ ποτ' ἐν φθίῃ ἐριβώλακι βωτιανείρῃ
καρπὸν ἐδηλήσαντ', ἐπειὴ μάλα πολλὰ μεταξὺ
οὔρεά τε σκιόεντα θάλασσά τε ἠχήεσσα·
ἀλλὰ σοὶ ὦ μέγ' ἀναιδὲς ἅμ' ἑσπόμεθ', ὄφρα σὺ χαίρῃς
τιμὴν ἀρνύμενοι Μενελάῳ σοί τε κυνῶπα
πρὸς τρώων, τῶν οὔτι μετατρέπῃ, οὐδ' ἀλεγίζεις·
καὶ δή μοι γέρας αὐτὸς ἀφαιρήσεσθαι ἀπειλεῖς.
ᾧ ἔπι πόλλ' ἐμόγησα, δόσαν δέ μοι υἷες ἀχαιῶν
οὐ μὲν σοί ποτε ἶσον ἔχω γέρας, ὁππότ' ἀχαιοὶ
τρώων ἐκπέρσωσ' εὖ ναιόμενον πτολίεθρον·
ἀλλὰ τὸ μὲν πλεῖον πολυάϊκος πολέμοιο,
χεῖρες ἐμαὶ διέπουσ' ἀτὰρ ἤν ποτε δασμὸς ἵκηται,
σοὶ τὸ γέρας πολὺ μεῖζον, ἐγὼ δ' ὀλίγον τε φίλον τε
ἔρχομ' ἔχων ἐπὶ νῆας ἐπήν κε κάμω πολεμίζων.
νῦν δ' εἶμι φθίηνδ', ἐπειὴ πολὺ φέρτερόν ἐστιν
οἴκαδ' ἴμεν σὺν νηυσὶ κορωνίσιν, οὐδέ σ' ὀΐω
ἐνθάδ' ἄτιμος ἐὼν, ἄφενος καὶ πλοῦτον ἀφύξειν.
Τὸν δ' ἠμείβετ' ἔπειτα ἄναξ ἀνδρῶν ἀγαμέμνων·
φεῦγε μάλ', εἴ τοι θυμὸς ἐπέσσυται, οὐδέ σ' ἐγώ γε

κουριδίης ἀλόχου, ἐπεὶ οὔ ἑθέν ἐστι χερείων
οὐ δέμας, οὐδὲ φυὴν οὔτ' ἂρ φρένας, οὔτε τι ἔργα.
ἀλλὰ καὶ ὧς ἐθέλω δόμεναι πάλιν, εἰ τόγ' ἄμεινον
βούλομ' ἐγὼ λαὸν σόον ἔμμεναι, ἢ ἀπολέσθαι.
αὐτὰρ ἐμοὶ γέρας αὐτίχ' ἑτοιμάσατ', ὄφρα μὴ οἶος
Ἀργείων ἀγέραστος ἔω, ἐπεὶ οὐδὲ ἔοικε.
λεύσετε γὰρ τόγε πάντες, ὅ μοι γέρας ἔρχεται ἄλλῃ.
Τὸν δ' ἠμείβετ' ἔπειτα ποδάρκης δῖος Ἀχιλλεύς.
Ἀτρείδη κύδιστε φιλοκτεανώτατε πάντων,
πῶς γάρ τοι δώσουσι γέρας μεγάθυμοι Ἀχαιοί;
οὐδέ τί που ἴδμεν ξυνήϊα κείμενα πολλά.
ἀλλὰ τὰ μὲν πολίων ἐξεπράθομεν, τὰ δέδασται.
λαοὺς δ' οὐκ ἐπέοικε παλίλλογα ταῦτ' ἐπαγείρειν.
ἀλλὰ σὺ μὲν νῦν τήνδε θεῷ πρόες, αὐτὰρ Ἀχαιοί
τριπλῇ τετραπλῇ τ' ἀποτίσομεν, αἴ κέ ποθι Ζεὺς
δῶσι πόλιν Τροίην εὐτείχεον ἐξαλαπάξαι.
Τὸν δ' ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων,
μὴ δ' οὕτως ἀγαθός περ ἐὼν θεοείκελ' Ἀχιλλεῦ
κλέπτε νόῳ, ἐπεὶ οὐ παρελεύσεαι, οὐδέ με πείσεις.
ἦ ἐθέλεις ὄφρ' αὐτὸς ἔχῃς γέρας, αὐτὰρ ἔμ' αὔτως
ἧσθαι δευόμενον, κέλεαι δέ με τήνδ' ἀποδοῦναι
ἀλλ' εἰ μὲν δώσουσι γέρας μεγάθυμοι Ἀχαιοί.
ἄρσαντες κατὰ θυμὸν ὅπως ἀντάξιον ἔσται.
εἰ δέ κε μὴ δώωσιν, ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι
ἢ τεὸν, ἢ Αἴαντος ἰὼν γέρας, ἢ Ὀδυσῆος
ἄξω ἑλὼν, ὁ δέ κεν κεχολώσεται, ὅν κεν ἵκωμαι
ἀλλ' ἤτοι μὲν ταῦτα μεταφρασόμεσθα καὶ αὖτις,
νῦν δ' ἄγε νῆα μέλαιναν ἐρύσομεν εἰς ἅλα δῖαν.
ἐς δ' ἐρέτας ἐπιτηδὲς ἀγείρομεν, ἐς δ' ἑκατόμβην
θείομεν, ἂν δ' αὐτὴν Χρυσηΐδα καλλιπάρῃον

Τὸν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς ἀχιλλεύς·
θαρσήσας μάλα εἰπὲ θεοπρόπιον ὅ,τι οἶσθα.
οὐ μὰ γὰρ ἀπόλλωνα Διὶ φίλον, ᾧ τε σὺ Κάλχαν
εὐχόμενος δαναοῖσι θεοπροπίας ἀναφαίνεις,
οὔτις ἐμεῦ ζῶντος καὶ ἐπὶ χθονὶ δερκομένοιο,
σοὶ κοίλῃς παρὰ νηυσὶ βαρείας χεῖρας ἐποίσει·
συμπάντων δαναῶν, οὐδ' ἢν ἀγαμέμνονα εἴπῃς
ὃς νῦν πολλὸν ἄριστος ἐνὶ στρατῷ εὔχεται εἶναι.
καὶ τότε δὴ θάρσησε, καὶ ηὔδα μάντις ἀμύμων·
οὔτ' ἄρ ὅγ' εὐχωλῆς ἐπιμέμφεται, οὔθ' ἑκατόμβης·
ἀλλ' ἕνεκ' ἀρητῆρος ὃν ἠτίμησ' ἀγαμέμνων.
οὐδ' ἀπέλυσε θύγατρα, καὶ οὐκ ἀπεδέξατ' ἄποινα·
τοὔνεκ' ἄρ' ἄλγε' ἔδωκεν ἑκηβόλος ἠδ' ἔτι δώσει,
οὐδ' ὅγε πρὶν λοιμοῖο βαρείας χεῖρας ἀφέξει,
πρίν γ' ἀπὸ πατρὶ φίλῳ δόμεναι ἑλικώπιδα κούρην,
ἀπριάτην, ἀνάποινον, ἄγειν θ' ἱερὴν ἑκατόμβην
ἐς χρύσην, τότε κέν μιν ἱλασσάμενοι πεπίθοιμεν·
ἤτοι ὅγ' ὣς εἰπὼν κατ' ἄρ' ἕζετο, τοῖσι δ' ἀνέστη
ἥρως ἀτρείδης εὐρυκρείων ἀγαμέμνων
ἀχνύμενος. μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι
πίμπλαντ' ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐΐκτην·
κάλχαντα πρώτιστα κάκ' ὀσσόμενος προσέειπε·
Μάντι κακῶν οὐ πώποτέ μοι τὸ κρήγυον εἶπες·
αἰεί τοι τὰ κάκ' ἐστὶ φίλα φρεσὶ μαντεύεσθαι.
ἐσθλὸν δ' οὐδέ τι πω εἶπας ἔπος, οὐδ' ἐτέλεσσας·
καὶ νῦν ἐν δαναοῖσι θεοπροπέων ἀγορεύεις,
ὡς δὴ τοῦδ' ἕνεκά σφιν ἑκηβόλος ἄλγεα τεύχει,
οὕνεκ' ἐγὼ κούρης χρυσηΐδος ἀγλά' ἄποινα
οὐκ ἔθελον δέξασθαι, ἐπεὶ πολὺ βούλομαι αὐτὴν
οἴκοι ἔχειν, καὶ γάρ ῥα κλυταιμνήστρης προβέβουλα.

τῇ δεκάτῃ δ' ἀγορήνδε καλέσσατο λαὸν ἀχιλλεύς·
τῷ γὰρ ἐπὶ φρεσὶ θῆκε θεὰ λευκώλενος ἥρη·
κήδετο γὰρ δαναῶν, ὅτι ῥα θνήσκοντας ὁρᾶτο·
οἳ δ' ἐπεὶ οὖν ἤγερθεν, ὁμηγερέες τ' ἐγένοντο,
τοῖσι δ' ἀνιστάμενος μετέφη πόδας ὠκὺς ἀχιλλεύς·
ἀτρεΐδη, νῦν ἄμμε παλιμπλαγχθέντας ὀΐω
ἂψ ἀπονοστήσειν, εἴ κεν θάνατόν γε φύγοιμεν,
εἰ δὴ ὁμοῦ πόλεμός τε δαμᾷ, καὶ λοιμὸς ἀχαιούς·
ἀλλ' ἄγε δή τινα μάντιν ἐρείομεν, ἢ ἱερῆα,
ἢ καὶ ὀνειροπόλον, καὶ γάρ τ' ὄναρ ἐκ Διός ἐστιν·
ὅς κ' εἴποι ὅ τι τόσσον ἐχώσατο φοῖβος ἀπόλλων·
εἴτ' ἄρ ὅγ' εὐχωλῆς ἐπιμέμφεται, εἴθ' ἑκατόμβης·
αἴ κέν πως ἀρνῶν κνίσης αἰγῶν τε τελείων
βούλεται ἀντιάσας, ἡμῖν ἀπὸ λοιγὸν ἀμῦναι·
ἤτοι ὅγ' ὣς εἰπών, κατ' ἄρ ἕζετο, τοῖσι δ' ἀνέστη
Κάλχας θεστορίδης οἰωνοπόλων ὄχ' ἄριστος,
ὃς ᾔδη τά τ' ἐόντα, τά τ' ἐσόμενα, πρό τ' ἐόντα,
καὶ νήεσ' ἡγήσατ' ἀχαιῶν ἴλιον εἴσω.
ἣν διὰ μαντοσύνην, τήν οἱ πόρε φοῖβος ἀπόλλων
ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·
Ω ἀχιλεῦ, κέλεαί με διῒ φίλε μυθήσασθαι
μῆνιν ἀπόλλωνος ἑκατηβελετάο ἄνακτος·
τοὶ γὰρ ἐγὼν ἐρέω, σὺ δὲ σύνθεο καί μοι ὄμοσον,
ἦ μέν μοι πρόφρων ἔπεσιν, καὶ χερσὶν ἀρήξειν·
ἦ γὰρ ὀΐομαι ἄνδρα χολωσέμεν, ὃς μέγα πάντων
ἀργείων κρατέει, καί οἱ πείθονται ἀχαιοί·
» Κρείσσων γὰρ βασιλεὺς ὅτε χώσεται ἀνδρὶ χέρηϊ·
» εἴπερ γάρ τε χόλον γε καὶ αὐτῆμαρ καταπέψῃ,
» ἀλλά γε καὶ μετόπισθεν ἔχει κότον ὄφρα τελέσσῃ
» ἐν στήθεσσιν ἑοῖσι, σὺ δὲ φράσαι εἴ με σαώσεις.

ἀλλ' οὐκ ἀτρείδῃ ἀγαμέμνονι ἥνδανε θυμῷ,
ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δ' ἐπὶ μῦθον ἔτελλε·
μή σε γέρον κοίλῃσιν ἐγὼ παρὰ νηυσὶ κιχείω·
ἢ νῦν δηθύνοντ', ἢ ὕστερον αὖτις ἰόντα,
μή νύ τοι οὐ χραίσμῃ σκῆπτρον, καὶ στέμμα θεοῖο·
τὴν δ' ἐγὼ οὐ λύσω, πρίν μιν καὶ γῆρας ἔπεισιν
ἡμετέρῳ ἐνὶ οἴκῳ ἐν ἄργεϊ τηλόθι πάτρης
ἱστὸν ἐποιχομένην, καὶ ἐμὸν λέχος ἀντιόωσαν·
ἀλλ' ἴθι· μή μ' ἐρέθιζε σαώτερος ὥς κε νέηαι·
Ὣς ἔφατ', ἔδδεισε δ' ὁ γέρων, καὶ ἐπείθετο μύθῳ·
βῆ δ' ἀκέων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης·
πολλὰ δ' ἔπειτ' ἀπάνευθε κιὼν ἠρᾶθ' ὁ γεραιὸς
ἀπόλλωνι ἄνακτι, τὸν ἠΰκομος τέκε λητώ·
κλῦθί μευ ἀργυρότοξ', ὃς χρύσην ἀμφιβέβηκας,
κίλλαν τε ζαθέην, τενέδοιό τε ἶφι ἀνάσσεις·
σμινθεῦ, εἴποτέ τοι χαρίεντ' ἐπὶ νηὸν ἔρεψα,
ἢ εἰ δή ποτέ τοι κατὰ πίονα μηρί' ἔκηα
ταύρων, ἠδ' αἰγῶν, τόδε μοι κρήηνον ἐέλδωρ·
τίσειαν δαναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσιν·
Ὣς ἔφατ' εὐχόμενος· τοῦ δ' ἔκλυε φοῖβος ἀπόλλων
βῆ δὲ κατ' οὐλύμποιο καρήνων χωόμενος κῆρ·
τόξ' ὤμοισιν ἔχων, ἀμφηρεφέα τε φαρέτρην·
ἔκλαγξαν δ' ἄρ' ὀϊστοὶ ἐπ' ὤμων χωομένοιο·
αὐτοῦ κινηθέντος, ὁ δ' ἤϊε νυκτὶ ἐοικώς.
ἕζετ' ἔπειτ' ἀπάνευθε νεῶν, μετὰ δ' ἰὸν ἕηκε·
δεινὴ δὲ κλαγγὴ γένετ' ἀργυρέοιο βιοῖο·
οὐρῆας μὲν πρῶτον ἐπῴχετο, καὶ κύνας ἀργούς·
αὐτὰρ ἔπειτ' αὐτοῖσι βέλος ἐχεπευκὲς ἐφιείς,
βάλλ' αἰεὶ δὲ πυραὶ νεκύων καίοντο θαμειαί·
ἐννῆμαρ μὲν ἀνὰ στρατὸν ᾤχετο κῆλα θεοῖο·

# ΙΛΙΑΔΟΣ. Α. ΟΜΗΡΟΥ ΡΑΨΩΔΙΑΣ.

Ἄλφα λιτὰς Χρύσου, λοιμὸν στρατοῦ, ἔχθος ἀνάκτων.

Μῆνιν ἄειδε θεὰ πηληϊάδεω ἀχι-
λῆος,
οὐλομένην, ἣ μυρί' ἀχαιοῖς ἄλγε'
ἔθηκεν.
πολλὰς δ' ἰφθίμους ψυχὰς ἄϊδι
προΐαψεν
ἡρώων, αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν
οἰωνοῖσί τε πᾶσι, διὸς δ' ἐτελείετο βουλή.
ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην ἐρίσαντε
ἀτρείδης τε ἄναξ ἀνδρῶν, καὶ δῖος ἀχιλλεύς,
τίς τ' ἄρ σφωε θεῶν ἔριδι ξυνέηκε μάχεσθαι;
Λητοῦς καὶ διὸς υἱός, ὁ γὰρ βασιλῆϊ χολωθείς.
νοῦσον ἀνὰ στρατὸν ὦρσε κακήν, ὀλέκοντο δὲ λαοί
οὕνεκα τὸν Χρύσην ἠτίμησ' ἀρητῆρα
ἀτρείδης, ὁ γὰρ ἦλθε θοὰς ἐπὶ νῆας ἀχαιῶν
λυσόμενός τε θύγατρα, φέρων τ' ἀπερείσι' ἄποινα.
στέμματ' ἔχων ἐν χερσὶν ἑκηβόλου ἀπόλλωνος.
χρυσέῳ ἀνὰ σκήπτρῳ, καὶ ἐλίσσετο πάντας ἀχαιούς.
ἀτρείδα δὲ μάλιστα δύω κοσμήτορε λαῶν.
ἀτρείδαι τε καὶ ἄλλοι ἐϋκνήμιδες ἀχαιοί.
ὑμῖν μὲν θεοὶ δοῖεν ὀλύμπια δώματ' ἔχοντες
ἐκπέρσαι Πριάμοιο πόλιν, εὖ δ' οἴκαδ' ἱκέσθαι.
παῖδα δέ μοι λύσατε φίλην, τάδ' ἄποινα δέχεσθε.
ἀζόμενοι διὸς υἱὸν ἑκηβόλον ἀπόλλωνα.
ἔνθ' ἄλλοι μὲν πάντες ἐπευφήμησαν ἀχαιοί.
αἰδεῖσθαί θ' ἱερῆα, καὶ ἀγλαὰ δέχθαι ἄποινα.





# ΟΜΗ ΡΟΥ ΙΛΙΑΣ.


Η ΤΗΣ ΑΥΤΗΣ
πολυπλόκου ἀνάγνωσις.



M. D. XXXIIII.






4
1-A
12




BIBLIOTECA NAZIONALE
VITTORIO EMANUELE
6
33 H
41

